


HERODOTI

HISTORIAE

RECOGNOVIT
BREVIQVE ADNOTATIONE CRITICA INSTRVXIT

CAROLUS HUDE, PH.D.
SCHOLAE PUBLICAE FREDERICOBURGENSIS RECTOR
SOC. REG. DANICAE S.

TOMVS POSTERIOR

OXONII
E TYPOGRAPHEO CLARENDONIANO

SIGLA

A = cod. Laur. LXX, 3

A^t = scriptura codicis A in textu

A^m = scriptura codicis A in margine

A^1 = manus prima cod. A ante correcturam factam

A^c = scriptura cod. A correctura illata

A^c (1) = scriptura cod. A correctura manus primae illata

Eadem ratione in ceteris usus sum

B = cod. Romanus Angel. August. 83

C = cod. Laur. conv. suppr. 207

E = excerpta Parisina

P = cod. Parisinus 1633

R = cod. Vaticanus 123

S = cod. Sancroftianus

V = cod. Vindobonensis

U = cod. Urbinas 88

L = consensus codicum A B C (E) P R S V (U)

d = cod. Laur. LXX, 6

Cantabr. = cod. Cantabrigiensis

Remig. = cod. Remigianus

[ ] scriptura vel deficiens vel incerta, quod maxime compendio adhibito fit, velut πὸ (πόλει aut πόλι)

( ) scriptura quam codici inesse veri simile est

+ = littera erasa

/ = spatium litterae

ΗΡΟΔΟΤΟΥ

ΙΣΤΟΡΙΩΝ Ε

Οἱ δὲ ἐν τῇ Εὐρώπῃ τῶν Περσέων καταλειφθέντες ὑπὸ 1
Δαρείου, τῶν ὁ Μεγάβαζος ἦρχε, πρώτους μὲν Περινθίους
Ἑλλησποντίων οὐ βουλομένους ὑπηκόους εἶναι Δαρείου
κατεστρέψαντο, περιεφθέντας πρότερον καὶ ὑπὸ Παιόνων
τρηχέως. οἱ γὰρ ὦν ἀπὸ Στρυμόνος Παίονες χρήσαντος 2
τοῦ θεοῦ στρατεύεσθαι ἐπὶ Περινθίους, καὶ ἢν μὲν ἀντικατι-
ζόμενοι ἐπικαλέσωνταί σφεας οἱ Περίνθιοι ὀνομαστὶ βώ-
σαντες, τοὺς δὲ ἐπιχειρέειν, ἢν δὲ μὴ ἐπιβώσωνται, μὴ
ἐπιχειρέειν, ἐποίεον οἱ Παίονες ταῦτα. ἀντικατιζομένων
δὲ τῶν Περινθίων ἐν τῷ προαστίῳ, ἐνθαῦτα μουνομαχίη
τριφασίη ἐκ προκλήσιός σφι ἐγένετο· καὶ γὰρ ἄνδρα ἀνδρὶ
καὶ ἵππον ἵππῳ συνέβαλον καὶ κύνα κυνί. νικώντων δὲ τὰ 3
δύο τῶν Περινθίων, ὡς ἐπαιώνιζον κεχαρηκότες, συνε-
βάλοντο οἱ Παίονες τὸ χρηστήριον αὐτὸ τοῦτο εἶναι καὶ
εἶπάν κου παρὰ σφίσι αὐτοῖσι· Νῦν ἂν εἴη ὁ χρησμὸς
ἐπιτελεόμενος ἡμῖν, νῦν ἡμέτερον τὸ ἔργον. οὕτω τοῖσι
Περινθίοισι παιωνίσασι ἐπιχειρέουσι οἱ Παίονες καὶ πολλόν
τε ἐκράτησαν καὶ ἔλιπόν σφεων ὀλίγους. τὰ μὲν δὴ ἀπὸ 2
Παιόνων πρότερον γενόμενα ὧδε ἐγένετο· τότε δὲ ἀνδρῶν
ἀγαθῶν περὶ τῆς ἐλευθερίης γινομένων τῶν Περινθίων οἱ
Πέρσαι τε καὶ ὁ Μεγάβαζος ἐπεκράτησαν πλήθεϊ. ὡς δὲ 2

2 τῶν om. C 3 Δαρείῳ SVU 4 καὶ om. C 5 οἱ γὰρ ὦν] ὡς γὰρ οἱ SVU 7 ἐπικαλέσονται B: -έονται SVU 8 ἢν . . . ἐπιχειρέειν om. S 9 ἐποίευν SVU 10 προαστίῳ V: προαστείῳ rell. (etiam S) 11 σφι om. ABC 15 σφιν SVU 16 τὸ om. ABC 18 τὰ] ταῦτα C

ἐχειρώθη ἡ Πέρινθος, ἤλαυνε τὸν στρατὸν ὁ Μεγάβαζος διὰ
τῆς Θρηίκης, πᾶσαν πόλιν καὶ πᾶν ἔθνος τῶν ταύτῃ οἰκη-
μένων ἡμερούμενος βασιλέϊ· ταῦτα γάρ οἱ ἐνετέταλτο ἐκ
Δαρείου, Θρηίκην καταστρέφεσθαι.
3 Θρηίκων δὲ ἔθνος μέγιστόν ἐστι μετά γε Ἰνδοὺς πάντων
ἀνθρώπων. εἰ δὲ ὑπ' ἑνὸς ἄρχοιτο ἢ φρονέοι κατὰ τὠυτό,
ἄμαχόν τ' ἂν εἴη καὶ πολλῷ κράτιστον πάντων ἐθνέων κατὰ
γνώμην τὴν ἐμήν. ἀλλὰ γὰρ τοῦτο ἄπορόν σφι καὶ ἀμήχανον
2 μή κοτε ἐγγένηται· εἰσὶ δὴ κατὰ τοῦτο ἀσθενέες. οὐνόματα
δ' ἔχουσι πολλὰ κατὰ χώρας ἕκαστοι, νόμοισι δὲ οὗτοι παρα-
πλησίοισι πάντες χρέωνται κατὰ πάντα, πλὴν Γετέων καὶ
4 Τραυσῶν καὶ τῶν κατύπερθε Κρηστωναίων οἰκεόντων. τού-
των δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντες ποιεῦσι, εἴρηταί μοι·
Τραυσοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖσι ἄλλοισι
Θρήιξι ἐπιτελέουσι, κατὰ δὲ τὸν γινόμενον σφίσι καὶ ἀπο-
2 γινόμενον ποιεῦσι τοιάδε· τὸν μὲν γενόμενον περιιζόμενοι
οἱ προσήκοντες ὀλοφύρονται, ὅσα μιν δεῖ ἐπείτε ἐγένετο
ἀναπλῆσαι κακά, ἀνηγεόμενοι τὰ ἀνθρωπήια πάντα πάθεα,
τὸν δ' ἀπογενόμενον παίζοντές τε καὶ ἡδόμενοι γῇ κρύπτουσι,
ἐπιλέγοντες ὅσων κακῶν ἐξαπαλλαχθείς ἐστι ἐν πάσῃ εὐδαι-
5 μονίῃ. οἱ δὲ κατύπερθε Κρηστωναίων ποιεῦσι τοιάδε· ἔχει
γυναῖκας ἕκαστος πολλάς· ἐπεὰν ὦν τις αὐτῶν ἀποθάνῃ,
κρίσις γίνεται μεγάλη τῶν γυναικῶν καὶ φίλων σπουδαὶ
ἰσχυραὶ περὶ τοῦδε, ἥτις αὐτέων ἐφιλέετο μάλιστα ὑπὸ τοῦ
ἀνδρός· ἣ δ' ἂν κριθῇ καὶ τιμηθῇ, ἐγκωμιασθεῖσα ὑπό τε
ἀνδρῶν καὶ γυναικῶν σφάζεται ἐς τὸν τάφον ὑπὸ τοῦ οἰκηιο-

1 ἐπεχειρ. C ἡ om. A B C Μεγ. (ὁ om.) τὸν στρατὸν A B C 3 ἐντέταλτο P S V U 5 γε om. A B C 6 ὑφ' A B C ἀρχοίατο S V U ταυτό C 9 ἓν γένηται A B C δὴ] δὲ C 10 πολλὰ ἔχουσι P S V U 11 καὶ τὰ S V πάντα εἶναι S V U 12 (et 21) Κρηστωνέων A B C P ἐόντων S V U 14 ἄλλοισι om. S V U 15 τὸ U σφίσι A B C Stob. flor. 120, 33 : σφι rell. 16 ποιέουσι S V U τάδε S V U τὸ V U γινόμενον B S V U Stob. 18 ἀπηγ. Bekker πάθεα πάντα S V U 19 ἀπογιν. S V U Stob. 20 ἐξαλλαπαχθείς S V U πᾶσι A 21 τάδε P S V U 22 αὐτῶν P : αὐτέων rell. 26 οἰκειο- S V U : οἰκηιω- P

τάτου ἑωυτῆς, σφαχθεῖσα δὲ συνθάπτεται τῷ ἀνδρί· αἱ δὲ
ἄλλαι συμφορὴν μεγάλην ποιεῦνται· ὄνειδος γάρ σφι τοῦτο
μέγιστον γίνεται.

Τῶν δὲ δὴ ἄλλων Θρηίκων ἐστὶ ὅδε νόμος· πωλεῦσι τὰ 6
τέκνα ἐπ᾽ ἐξαγωγῇ. τὰς [δὲ] παρθένους οὐ φυλάσσουσι, ἀλλ᾽
ἐῶσι τοῖσι αὐταὶ βούλονται ἀνδράσι μίσγεσθαι. τὰς [δὲ]
γυναῖκας ἰσχυρῶς φυλάσσουσι· [καὶ] ὠνέονται τὰς γυναῖκας
παρὰ τῶν γονέων χρημάτων μεγάλων. [καὶ] τὸ μὲν ἐστίχθαι 2
εὐγενὲς κέκριται, τὸ δὲ ἄστικτον ἀγεννές. ἀργὸν εἶναι
κάλλιστον, γῆς δὲ ἐργάτην ἀτιμότατον. τὸ ζῆν ἀπὸ πολέμου
καὶ ληιστύος κάλλιστον. οὗτοι μέν σφεων οἱ ἐπιφανέστατοι
νόμοι εἰσί. θεοὺς δὲ σέβονται μούνους τούσδε, Ἄρεα καὶ 7
Διόνυσον καὶ Ἄρτεμιν· οἱ δὲ βασιλέες αὐτῶν, πάρεξ τῶν
ἄλλων πολιητέων, σέβονται Ἑρμέην μάλιστα θεῶν καὶ
ὀμνύουσι μοῦνον τοῦτον καὶ λέγουσι γεγονέναι ἀπὸ Ἑρμέω
ἑωυτούς. ταφαὶ δὲ τοῖσι εὐδαίμοσι αὐτῶν εἰσὶ αἵδε· τρεῖς 8
μὲν ἡμέρας προτιθεῖσι τὸν νεκρὸν καὶ παντοῖα σφάξαντες
ἱρήια εὐωχέονται, προκλαύσαντες πρῶτον· ἔπειτα δὲ θάπτουσι
κατακαύσαντες ἢ ἄλλως γῇ κρύψαντες, χῶμα δὲ χέαντες
ἀγῶνα τιθεῖσι παντοῖον, ἐν τῷ τὰ μέγιστα ἄεθλα τίθεται
κατὰ λόγον μουνομαχίης. ταφαὶ μὲν δὴ Θρηίκων εἰσὶ
αὗται.

Τὸ δὲ πρὸς βορέω ἔτι τῆς χώρης ταύτης οὐδεὶς ἔχει 9
φράσαι τὸ ἀτρεκές, οἵτινές εἰσι ἄνθρωποι οἰκέοντες αὐτήν,
ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα
καὶ ἄπειρος. μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην
τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας, ἐσθῆτι

2 *μέγιστον τοῦτο* S V U 4 *ὅδε ὁ* C S V U 5 *δὲ* om. S V U 6 *τοῖσι* Struve : *οἷσι* C P : *οἷς* rell. *δὲ* om. S V U 7 *καὶ* om. S V U 8 *καὶ* om. S V U 9 *ἀγενές* S V U 13 *αὐτέων* S V U 14 *πολιτέων* S V U *Ἑρμῆν* L 16 *αὐτέων* S V U 17 *προτιθέασι* A B C P 19 *γῇ κατακρύψαντες* S V U 20 *ἆθλα* A B C 21 *δὴ* om. S V U 22 *αὗται*] *αἵδε* P S V U 23 *τῆς χώρης ἔτι* A B C 24 *ἀνθρώπων* P S V U 25 *τὰ* et *ἤδη* om. A B C 26 *ἄπορος* Bekker 27 *τοῖσι δὲ* S V U *Σιγύννα* A B : *Σιγύνας* C P[c]

2 δὲ χρεωμένους Μηδικῇ. τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα, καὶ ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν, σμικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν, ζευγνυμένους δὲ ὑπ' ἅρματα εἶναι ὀξυτάτους· ἁρματηλατέειν [δὲ] πρὸς ταῦτα τοὺς ἐπιχωρίους. κατήκειν δὲ τούτων τοὺς
3 οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ. εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι· ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι, γένοιτο δ' ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ. σιγύννας δ' ὦν καλέουσι Λίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους, Κύπριοι
10 δὲ τὰ δόρατα. ὡς δὲ Θρήικες λέγουσι, μέλισσαι κατέχουσι τὰ πέρην τοῦ Ἴστρου, καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προσωτέρω. ἐμοὶ μέν νυν ταῦτα λέγοντες δοκέουσι λέγειν οὐκ οἰκότα· τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύσριγα· ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα. ταῦτα μέν νυν τῆς χώρης ταύτης πέρι λέγεται, τὰ παραθαλάσσια δ' ὦν αὐτῆς Μεγάβαζος Περσέων κατήκοα ἐποίεε.

11 Δαρεῖος δὲ ὡς διαβὰς τάχιστα τὸν Ἑλλήσποντον ἀπίκετο ἐς Σάρδις, ἐμνήσθη τῆς ἐξ Ἱστιαίου τε τοῦ Μιλησίου εὐεργεσίης καὶ τῆς παραινέσιος τοῦ Μυτιληναίου Κώεω, μεταπεμψάμενος δέ σφεας ἐς Σάρδις ἐδίδου αὐτοῖσι αἵρεσιν.
2 ὁ μὲν δὴ Ἱστιαῖος, ἅτε τυραννεύων τῆς Μιλήτου, τυραννίδος μὲν οὐδεμιῆς προσεχρήιζε, αἰτέει δὲ Μύρκινον τὴν Ἠδωνῶν, βουλόμενος ἐν αὐτῇ πόλιν κτίσαι. οὗτος μὲν δὴ ταύτην αἱρέεται, ὁ δὲ Κώης, οἷά τε οὐ τύραννος δημότης δὲ ἐών, αἰτέει Μυτιλήνης τυραννεῦσαι. τελεωθέντων δὲ ἀμφοτέροισι

1 pr. δὲ om. PSVU αὐτέων SVU 2 καὶ om. ABCP ἐπὶ] ἐς U 3 μικροὺς L 4 ὑφ' ABC ὠκυτάτους SVU δὲ om. SVU 8 ἐπιφράσαι SVU 9 σιγύνας CP 10 ἄνω om. SVU 11 κατέχουσαι SV 12 ὑπὲρ ABC τούτων SVU τῶ(ι) BCV 14 εἰκότα SV εἶναι om. C 15 ὑπὲρ C 17 ἐποίησε SVU 19 τε τοῦ Μιλ. om. SVU 20 (et 26) Μυτιλ. AB : Μιτυλ. rell. 23 αἰτέειν SVU Ἡδονῶν C : Ηδωνίδα SVU 24 πόλιν ἐν αὐτῇ SVU 25 οὐ] οὔτε SVU δὲ Bekker : τε L 26 αἴτεε SU : αἴτεε + V

οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο, Δαρεῖον δὲ συνήνεικε 12
πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ
Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐκ τῆς Εὐρώπης ἐς τὴν
Ἀσίην· ἦν Πίγρης καὶ Μαστύης ἄνδρες Παίονες, οἳ ἐπείτε
Δαρεῖος διέβη ἐς τὴν Ἀσίην, αὐτοὶ ἐθέλοντες Παιόνων
τυραννεύειν ἀπικνέονται ἐς Σάρδις, ἅμα ἀγόμενοι ἀδελφεὴν
μεγάλην τε καὶ εὐειδέα. φυλάξαντες δὲ Δαρεῖον προκατιζό- 2
μενον ἐς τὸ προάστιον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε·
σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα ἐπ' ὕδωρ ἔπεμπον
ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον
ἐπέλκουσαν καὶ κλώθουσαν λίνον. ὡς δὲ παρεξήιε ἡ γυνή, 3
ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο· οὔτε γὰρ Περσικὰ ἦν οὔτε
Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός, οὔτε πρὸς τῶν ἐκ τῆς
Ἀσίης οὐδαμῶν. ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, τῶν δορυφόρων
τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ
γυνή. οἱ μὲν δὴ ὄπισθε εἵποντο, ἡ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν 4
ποταμόν, ἦρσε τὸν ἵππον, ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος
ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε, φέρουσα τὸ ὕδωρ ἐπὶ
τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ
στρέφουσα τὸν ἄτρακτον. θωμάζων δὲ ὁ Δαρεῖος τά τε 13
ἤκουσε ἐκ τῶν κατασκόπων καὶ τὰ αὐτὸς ὥρα, ἄγειν αὐτὴν
ἐκέλευε ἑωυτῷ ἐς ὄψιν. ὡς δὲ ἄχθη, παρῆσαν καὶ οἱ
ἀδελφεοὶ αὐτῆς οὔ κῃ πρόσω σκοπιὴν ἔχοντες τούτων.
εἰρωτῶντος δὲ τοῦ Δαρείου ὁποδαπὴ εἴη, ἔφασαν οἱ νεηνίσκοι
εἶναι Παίονες καὶ ἐκείνην εἶναι σφέων ἀδελφεήν. ὁ δ' 2
ἀμείβετο, τίνες δὲ οἱ Παίονες ἄνθρωποί εἰσι καὶ κοῦ γῆς

1 τὰ om. ABC: κατ' ἃ Krueger Δαρεῖος C 2 πρᾶγμα PSVU 3 ἐς τὴν Ἀ. ἐκ τῆς Ε. ABC 4 Τίγρης SU: Τύγρης V Μαστίης SV: Μαντύης ABC 8 προάστειον L τὸ om. SVU 11 κλῶσαν ABC παρεξήει SVU (it. 18) 13 Λυδικὰ SVU alt. ἐκ τῆς] αὐτῆς SV 15 πέμπειν SVU χρήσαιτο PSVU Suid. s. v. ἐπιμελές 16 ὄπισθεν L ἡ δὲ ἐπίκετο SV 17 καὶ ἦρσε S 20 ἄδρακτον SV 22 ἐκέλευσε ABC 23 οὔ κῃ] οὐχὶ SVU: οὐκὶ Wesseling τουτέων ABC 24 ποδαπὴ PU: ποταπὴ V: ποταποὶ S: ὁκοδαπὴ Bekker εἶεν S 25 ἐκείνων C

οἰκημένοι, καὶ τί κεῖνοι ἐθέλοντες ἔλθοιεν ἐς Σάρδις. οἱ δέ
οἱ ἔφραζον ὡς ἔλθοιεν μὲν ἐκείνῳ δώσοντες σφέας αὐτούς,
εἴη δὲ ἡ Παιονίη ἐπὶ τῷ Στρυμόνι ποταμῷ πεπολισμένη, ὁ
δὲ Στρυμὼν οὐ πρόσω τοῦ Ἑλλησπόντου, εἴησαν δὲ Τευκρῶν
3 τῶν ἐκ Τροίης ἄποικοι. οἱ μὲν δὴ ταῦτα ἕκαστα ἔλεγον, ὁ
δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω
ἐργάτιδες. οἱ δὲ καὶ τοῦτο ἔφασαν προθύμως οὕτω ἔχειν·
14 αὐτοῦ γὰρ ὧν τούτου εἵνεκα καὶ ἐποιέετο. ἐνθαῦτα Δαρεῖος
γράφει γράμματα Μεγαβάζῳ, τὸν ἔλιπε ἐν τῇ Θρηίκῃ στρα-
τηγόν, ἐντελλόμενος ἐξαναστῆσαι ἐξ ἠθέων Παίονας καὶ παρ'
ἑωυτὸν ἀγαγεῖν καὶ αὐτοὺς καὶ τέκνα τε καὶ γυναῖκας αὐτῶν.
2 αὐτίκα δὲ ἱππεὺς ἔθεε φέρων τὴν ἀγγελίην ἐπὶ τὸν Ἑλλήσ-
ποντον, περαιωθεὶς δὲ διδοῖ τὸ βυβλίον τῷ Μεγαβάζῳ.
ὁ δὲ ἐπιλεξάμενος καὶ λαβὼν ἡγεμόνας ἐκ τῆς Θρηίκης
15 ἐστρατεύετο ἐπὶ τὴν Παιονίην. πυθόμενοι δὲ οἱ Παίονες
τοὺς Πέρσας ἐπὶ σφέας ἰέναι, ἁλισθέντες ἐξεστρατεύσαντο
πρὸς θαλάσσης, δοκέοντες ταύτῃ ἐπιχειρήσειν τοὺς Πέρσας
2 ἐσβάλλοντας. οἱ μὲν δὴ Παίονες ἦσαν ἕτοιμοι τὸν Μεγα-
βάζου στρατὸν ἐπιόντα ἐρύκειν, οἱ δὲ Πέρσαι πυθόμενοι
συναλίσθαι τοὺς Παίονας καὶ τὴν πρὸς θαλάσσης ἐσβολὴν
φυλάσσοντας, ἔχοντες ἡγεμόνας τὴν ἄνω ὁδὸν τράπονται,
λαθόντες δὲ τοὺς Παίονας ἐσπίπτουσι ἐς τὰς πόλιας αὐτῶν,
ἐούσας ἀνδρῶν ἐρήμους· οἷα δὲ κεινῇσι ἐπιπεσόντες εὐπετέως
3 κατέσχον. οἱ δὲ Παίονες ὡς ἐπύθοντο ἐχομένας τὰς πόλιας,
αὐτίκα διασκεδασθέντες κατ' ἑωυτοὺς ἕκαστοι ἐτράποντο καὶ
παρεδίδοσαν σφέας αὐτοὺς τοῖσι Πέρσῃσι. οὕτω δὴ Παιόνων
Σιριοπαίονές τε καὶ Παιόπλαι καὶ οἱ μέχρι τῆς Πρασιάδος

2 οἱ om. SVU 5 αυτα ABC 6 εἴησαν ante αὐτόθι PSVU 8 καὶ om. ABC 9 πρὸς Μεγάβαζον PSVU 11 τὰ τέκνα ABC τε om. B[1]S τὰς γυναῖκας ABC αὐτέων SVU (it. 22) 13 βυβλ. A: βιβλ. rell. τῷ om. ABC 14 ἡγεμόνα SVU 15 ἐστρατοπεδεύετο SVU 16 ἐστρατ. C 18 ἐσβάλλοντας Herwerden: ἐμβάλλ. ABC: ἐσβαλόντας PSVU 22 ἐπεισπίπτουσι SVU 23 κοιν. U: κην. V: κεν. S ἐπεισπεσ. SU 25 καθ' ABC 26 ἑωυτοὺς ABC 27 Σιριοπ. Holsten: Σιροπ. SVU: Σειροπ. ABCP

λίμνης ἐξ ἠθέων ἐξαναστάντες ἤγοντο ἐς τὴν Ἀσίην. οἱ δὲ 16
περὶ τὸ Πάγγαιον ὄρος [καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ
Ὀδομάντους] καὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ
ἐχειρώθησαν ἀρχὴν ὑπὸ Μεγαβάζου. ἐπειρήθη δὲ καὶ τοὺς
ἐν τῇ λίμνῃ κατοικημένους ἐξαιρέειν ὧδε· ἴκρια ἐπὶ σταυρῶν
ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ, ἔσοδον ἐκ τῆς
ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ. τοὺς δὲ σταυροὺς τοὺς 2
ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ
πάντες οἱ πολιῆται, μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε·
κομίζοντες ἐξ ὄρεος τῷ οὔνομά ἐστι Ὄρβηλος κατὰ γυναῖκα
ἑκάστην ὁ γαμέων τρεῖς σταυροὺς ὑπίστησι· ἄγεται δὲ
ἕκαστος συχνὰς γυναῖκας. οἰκέουσι δὲ τοιοῦτον τρόπον, 3
κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται
καὶ θύρης καταπακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν
λίμνην. τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς σπάρτῳ,
μὴ κατακυλισθῇ δειμαίνοντες. τοῖσι δὲ ἵπποισι καὶ τοῖσι 4
ὑποζυγίοισι παρέχουσι χόρτον ἰχθῦς· τῶν δὲ πλῆθός ἐστι
τοσοῦτον ὥστε, ὅταν τὴν θύρην τὴν καταπακτὴν ἀνακλίνῃ,
κατίει σχοινίῳ σπυρίδα κεινὴν ἐς τὴν λίμνην καὶ οὐ πολλόν
τινα χρόνον ἐπισχὼν ἀνασπᾷ πλήρεα ἰχθύων. τῶν δὲ ἰχθύων
ἐστὶ γένεα δύο, τοὺς καλέουσι πάπρακάς τε καὶ τίλωνας.
Παιόνων μὲν δὴ οἱ χειρωθέντες ἤγοντο ἐς τὴν Ἀσίην, Μεγά- 17
βαζος δὲ ὡς ἐχειρώσατο τοὺς Παίονας, πέμπει ἀγγέλους ἐς
Μακεδονίην ἄνδρας ἑπτὰ Πέρσας, οἳ μετ᾽ αὐτὸν ἐκεῖνον ἦσαν
δοκιμώτατοι ἐν τῷ στρατοπέδῳ. ἐπέμποντο δὲ οὗτοι παρὰ
Ἀμύντην αἰτήσοντες γῆν τε καὶ ὕδωρ Δαρείῳ βασιλέϊ. ἔστι 2
δὲ ἐκ τῆς Πρασιάδος λίμνης σύντομος κάρτα ἐς τὴν Μακε-
δονίην. πρῶτα μὲν γὰρ ἔχεται τῆς λίμνης τὸ μέταλλον ἐξ

2 τὸ] τε A B C καὶ . . . Ὀδομάντους seclusit Stein Ἀγριᾶννας S V U 3 Ὀδομάντας S V 6 ἑστήκεε A B C P 7 alt. τοὺς] τούτους S V U 8 τὸ] τοῦτο S V U 10 οὔρεος C P S V 12 πολλὰς P S V U οἰκεῦσι S τοῦτον τὸν S V U 13 τε om. S V U ᾗ L 14 καταρρακτῆς Reiske 15 τοῦ παιδὸς V U 18 τοσοῦτο A B 19 σχοίνῳ A B C P κενὴν A B 25 ἐν τῷ στρατ. δοκιμ. S V U δὴ S 27 ἐκ τῆς om. S V U 28 πρῶτον A B C

οὗ ὕστερον τούτων τάλαντον ἀργυρίου Ἀλεξάνδρῳ ἡμέρης
ἑκάστης ἐφοίτα, μετὰ δὲ τὸ μέταλλον Δύσωρον καλεόμενον
18 ὄρος ὑπερβάντα εἶναι ἐν Μακεδονίῃ. οἱ ὦν Πέρσαι οἱ
πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο, αἴτεον
ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βασιλέϊ γῆν τε καὶ
ὕδωρ. ὁ δὲ ταῦτά τε ἐδίδου καί σφεας ἐπὶ ξείνια καλέει,
παρασκευασάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς
2 Πέρσας φιλοφρόνως. ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, διαπί-
νοντες εἶπαν οἱ Πέρσαι τάδε· Ξεῖνε Μακεδών, ἡμῖν νόμος
ἐστὶ τοῖσι Πέρσῃσι, ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα, τότε
καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι
παρέδρους· σύ νυν, ἐπεί περ προθύμως μὲν ἐδέξαο, μεγάλως
δὲ ξεινίζεις, διδοῖς τε βασιλέϊ Δαρείῳ γῆν τε καὶ ὕδωρ, ἕπεο
3 νόμῳ τῷ ἡμετέρῳ. εἶπε πρὸς ταῦτα Ἀμύντης· Ὦ Πέρσαι,
νόμος μὲν ἡμῖν γέ ἐστι οὐκ οὗτος, ἀλλὰ κεχωρίσθαι ἄνδρας
γυναικῶν· ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε
τούτων, παρέσται ὑμῖν καὶ ταῦτα. εἴπας τοσαῦτα ὁ Ἀμύντης
μετεπέμπετο τὰς γυναῖκας. αἱ δ' ἐπείτε καλεόμεναι ἦλθον,
4 ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι. ἐνθαῦτα οἱ Πέρσαι
ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι
τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν· κρέσσον γὰρ εἶναι
ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζο-
5 μένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν. ἀναγκα-
ζόμενος δὲ ὁ Ἀμύντης ἐκέλευε παρίζειν· πειθομένων δὲ τῶν
γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως
19 οἰνωμένοι καί κού τις καὶ φιλέειν ἐπειρᾶτο. Ἀμύντης μὲν
δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε, καίπερ δυσφορέων, οἷα ὑπερδει-

5 Δαρείῳ om. S βασιλέϊ om. SVU 6 ξεινία(ι) CP: ξεινίας SVU 7 δὲ om. VU 8 ἐγένοντο S 11 παλακὰς CSV κουρίδας C 13 ἐξείνισας SVU pr. τε] δὲ ABCP 15 οὐχ ABC ουτως SVU 17 τουτέων SVU ὑμῖν] μὲν SVU ταῦτα] τάδε VU 18 μετεπέμψατο SVU κελευόμεναι SVU 19 ἀντία C ἰδόμενοι οἱ Πέρσαι SVU 21 pr. εἶναι om. C 22 παρεζομένας ABC 23 ἀντία SVU ἀλγηδόνα SVU σφι PSVU 24 πειθομενέων ABCP 25 πλεύνως C 27 δὴ om. C

μαίνων τοὺς Πέρσας· Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε
καὶ ὁρῶν ταῦτα, ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής, οὐδαμῶς
ἔτι κατέχειν οἷός τε ἦν, ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς
Ἀμύντην τάδε· Σὺ μέν, ὦ πάτερ, εἶκε τῇ ἡλικίῃ ἀπιών τε
ἀναπαύεο μηδὲ λιπάρεε τῇ πόσι· ἐγὼ δὲ προσμένων αὐτοῦ
τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι. πρὸς ταῦτα 2
συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήξειν μέλλοι
Ἀλέξανδρος, λέγει· Ὦ παῖ, σχεδὸν γάρ σευ ἀνακαιομένου
συνίημι τοὺς λόγους, ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι
νεώτερον· ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατ᾽ ἄνδρας
τούτους, ἵνα μὴ ἐξεργάσῃ ἡμέας, ἀλλὰ ἀνέχευ ὁρέων τὰ
ποιεύμενα· ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι. ὡς δὲ ὁ 20
Ἀμύντης χρηίσας τούτων οἰχώκεε, λέγει ὁ Ἀλέξανδρος πρὸς
τοὺς Πέρσας· Γυναικῶν τουτέων, ὦ ξεῖνοι, ἔστι ὑμῖν πολλὴ
εὐπετείη, καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι
ὦν αὐτέων. τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε· νῦν δέ, 2
σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς
ἔχοντας ὑμέας ὁρῶ μέθης, γυναῖκας ταύτας, εἰ ὑμῖν φίλον
ἐστί, ἄφετε λούσασθαι, λουσαμένας δὲ ὀπίσω προσδέκεσθε.
εἴπας ταῦτα, συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι, γυναῖκας μὲν 3
ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην, αὐτὸς δὲ ὁ Ἀλέ-
ξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ
τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς παρῆγε
ἔσω, παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε· Ὦ 4
Πέρσαι, οἴκατε πανδαισίῃ τελείῃ ἱστιῆσθαι· τά τε γὰρ ἄλλα

2 ὁρέων C P S V U νέος ὢν P S V U 4 Ἀμύντεα S V U ὦ πάτερ σὺ μὲν A B C 5 πόσει C P S U [V] 7 συνεὶς S V ὁ Ἀμ. S V U πρήσσειν A B C μέλλει V 8 ὁ Ἀλ. A B C σευ om. S V ἀναγομένου S V U 12 τοι om. S V U ὁ om. P S V U 13 ἔλεγε(ν) P S V U 14 πολλή ἐστι ὑμῖν P: πολλὴ (-λοὶ V) ἐν ὑμῖν S V: πολλή ἐστιν ἐν ὑμῖν U 15 καὶ εἰ om. V: καὶ κἀπάσῃσι U[1] ἁπάσῃσι S V μίγνυσθαι S V U 16 ἀποσημάνετε S V U (?) 18 ὁρέω C 19 προσδέκεσθαι A[1] B C 21 ἐσελθούσας S V U 22 ἀριθμὸν post ἴσους S V U 23 ἦγε A B C 24 εἴσω A B C S V U 25 τελέῃ A B C P ἡστιῆσθαι A B C: εἱστ. P U: ἑστ. S: ἡεἰστ. V

ὅσα εἴχομεν, καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν,
πάντα ὑμῖν πάρεστι, καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον,
τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα
ὑμῖν, ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν πέρ
ἐστε ἄξιοι, πρὸς δὲ καὶ βασιλέϊ τῷ πέμψαντι ἀπαγγείλητε
ὡς ἀνὴρ Ἕλλην, Μακεδόνων ὕπαρχος, εὖ ὑμέας ἐδέξατο καὶ
5 τραπέζῃ καὶ κοίτῃ. ταῦτα εἴπας Ἀλέξανδρος παρίζει
Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ· οἱ δέ,
ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο, διεργάζοντο
αὐτούς.

21 Καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν, καὶ αὐτοὶ καὶ
ἡ θεραπηίη αὐτῶν· εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θερά-
ποντες καὶ ἡ πᾶσα πολλὴ παρασκευή· πάντα δὴ ταῦτα ἅμα
2 πᾶσι ἐκείνοισι ἠφάνιστο. μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον
ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο,
καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ, χρήματά τε δοὺς
πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη· δοὺς
δὲ ταῦτα κατέλαβε ὁ Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ,
τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ. ὁ μέν νυν
τῶν Περσέων τούτων θάνατος οὕτω καταλαμφθεὶς ἐσιγήθη.

22 Ἕλληνας δὲ εἶναι τούτους τοὺς ἀπὸ Περδίκκεω γεγονότας,
κατά περ αὐτοὶ λέγουσι, αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος
καὶ δὴ καὶ ἐν τοῖσι ὄπισθε λόγοισι ἀποδέξω ὡς εἰσὶ Ἕλληνες,
πρὸς δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντες ἀγῶνα Ἑλλήνων
2 οὕτω ἔγνωσαν εἶναι. Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου
καὶ καταβάντος ἐπ' αὐτὸ τοῦτο οἱ ἀντιθευσόμενοι Ἑλλήνων
ἔξεργόν μιν, φάμενοι οὐ βαρβάρων ἀγωνιστέων εἶναι τὸν

1 οἷόν SVU   2 τὸ om. SVU   3 τε om. PSVU   ἐπιδαψιλεύμεθα ABC   4 μάθετε ABC   6 Μακεδων ABCPVU   7 ὁ Ἀλ. ABC   12 αὐτέων SVU   14 πᾶσι om. ABC   ἠφανίζετο ABC   15 τουτέων SVU (it. 20)   Περσέων om. SV   ἐγένετο C[1]   18 ταύτην SV   19 τῷ στρατηγῷ Valckenaer: τῶν στρατηγῶν L   21 τούτους εἶναι PSVU   τοὺς om. SVU   Περδίκεω CV   23 alt. καὶ om. SV   24 ἐν om. ABC   Ἑλληνοδίκαι ABCP   25 καὶ οὕτω V   βουλομένου γὰρ Ἀλ. ἀεθλεύειν ABC   27 ἐξεῖργόν L   ἀγωνιστέον SVU

ἀγῶνα ἀλλὰ Ἑλλήνων. Ἀλέξανδρος δὲ ἐπειδὴ ἀπέδεξε
ὡς εἴη Ἀργεῖος, ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενος
στάδιον συνεξέπιπτε τῷ πρώτῳ. ταῦτα μέν νυν οὕτω κῃ
ἐγένετο.

Μεγάβαζος δὲ ἄγων τοὺς Παίονας ἀπίκετο ἐπὶ τὸν Ἑλλήσ- 23
ποντον, ἐνθεῦτεν δὲ διαπεραιωθεὶς ἀπίκετο ἐς τὰς Σάρδις.
ἅτε δὲ τειχέοντος ἤδη Ἱστιαίου τοῦ Μιλησίου τὴν παρὰ
Δαρείου αἰτήσας ἔτυχε μισθὸν δωρεὴν φυλακῆς τῆς σχεδίης,
ἐόντος δὲ τοῦ χώρου τούτου παρὰ Στρυμόνα ποταμόν, τῷ οὔνομά
ἐστι Μύρκινος, μαθὼν ὁ Μεγάβαζος τὸ ποιεύμενον ἐκ τοῦ
Ἱστιαίου, ὡς ἦλθε τάχιστα ἐς τὰς Σάρδις ἄγων τοὺς Παίονας,
ἔλεγε Δαρείῳ τάδε· Ὦ βασιλεῦ, κοῖόν τι χρῆμα ἐποίησας, 2
ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ σοφῷ δοὺς ἐγκτίσασθαι πόλιν ἐν
Θρηίκῃ, ἵνα ἴδη τε ναυπηγήσιμός ἐστι ἄφθονος καὶ πολλοὶ
κωπέες καὶ μέταλλα ἀργύρεα, ὅμιλός τε πολλὸς μὲν Ἕλλην
περιοικέει, πολλὸς δὲ βάρβαρος, οἳ προστάτεω ἐπιλαβόμενοι
ποιήσουσι τοῦτο τὸ ἂν κεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός.
σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα, ἵνα μὴ 3
οἰκηίῳ πολέμῳ συνέχῃ. τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος
παῦσον· ἐπεὰν δὲ αὐτὸν περιλάβῃς, ποιέειν ὅκως μηκέτι
κεῖνος ἐς Ἕλληνας ἀπίξεται. ταῦτα λέγων ὁ Μεγάβαζος 24
εὐπετέως ἔπειθε τὸν Δαρεῖον ὡς εὖ προορῶν τὸ μέλλον
γίνεσθαι. μετὰ δὲ πέμψας ἄγγελον ἐς τὴν Μύρκινον ὁ
Δαρεῖος ἔλεγε τάδε· Ἱστιαῖε, βασιλεὺς Δαρεῖος τάδε λέγει·
ἐγὼ φροντίζων εὑρίσκω ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι
εἶναι οὐδένα σεῦ ἄνδρα εὐνοέστερον, τοῦτο δὲ οὐ λόγοισι ἀλλ᾽
ἔργοισι οἶδα μαθών. νῦν ὦν, ἐπινοέω γὰρ πρήγματα μεγάλα 2

1 Ἀλ. μὲν δὴ V U : ὁ μὲν δὴ Ἀλ. S 2 ἐκρίθη Ἕλλην εἶναι καὶ ἀγωνισάμενος S V U 5 ἐς S V U 6 δὲ om. A B C P τὰς om. S V U 7 δὲ] δὴ C 8 μισθὸν Schaefer, δωρεὴν Dobree del. 10 Μύρκιννος C : Μύρκιος S V δὲ ὁ V U 12 οἷόν S V U 13 ἐγκτήσασθαι S V U 14 ἵνα τε ναυπ. ἐστιν ἴδη S V[c] (ἤδη V[1]) U 15 μεγάλα ἀργύρια P[1] S V U 17 ἐκεῖνος S V ἐξηγέεται S V U 18 τὸν ἄνδρα τοῦτον S V U 19 συνέχεαι C P S V U 22 τὸν om. A B C P 23 ἄγγελον πέμψας ὁ Δ. ἐς τὴν Μ. P S V U 26 οὐδένα εἶναι P S V U

κατεργάσασθαι, ἀπικνέο μοι πάντως, ἵνα τοι αὐτὰ ὑπερθέωμαι.
τούτοισι τοῖσι ἔπεσι πιστεύσας ὁ Ἱστιαῖος καὶ ἅμα μέγα
ποιεύμενος βασιλέος σύμβουλος γενέσθαι ἀπίκετο ἐς τὰς
3 Σάρδις. ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε· Ἱστιαῖε, ἐγώ
σε μετεπεμψάμην τῶνδε εἵνεκεν· ἐπείτε τάχιστα ἐνόστησα
ἀπὸ Σκυθέων καὶ σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν, οὐδέν κω
ἄλλο χρῆμα οὕτω ἐν βραχέϊ ἐπεζήτησα ὡς σὲ ἰδεῖν τε καὶ
ἐς λόγους μοι ἀπικέσθαι, ἐγνωκὼς ὅτι κτημάτων πάντων
ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος, τά τοι
ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ
4 ἐμά. νῦν ὦν, εὖ γὰρ ἐποίησας ἀπικόμενος, τάδε τοι ἐγὼ
προτείνομαι· Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηίκῃ
πόλιν, σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα ἔχε τά περ ἂν ἐγὼ ἔχω,
25 ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος. ταῦτα Δαρεῖος εἴπας
καὶ καταστήσας Ἀρταφρένεα ἀδελφεὸν ἑωυτοῦ ὁμοπάτριον
ὕπαρχον εἶναι Σαρδίων, ἀπήλαυνε ἐς Σοῦσα ἅμα ἀγόμενος
Ἱστιαῖον, Ὀτάνεα δὲ ἀποδέξας στρατηγὸν εἶναι τῶν παρα-
θαλασσίων ἀνδρῶν, τοῦ τὸν πατέρα Σισάμνην βασιλεὺς
Καμβύσης γενόμενον τῶν βασιληίων δικαστέων, ὅτι ἐπὶ
χρήμασι δίκην ἄδικον ἐδίκασε, σφάξας ἀπέδειρε πᾶσαν τὴν
ἀνθρωπέην, σπαδίξας δὲ αὐτοῦ τὸ δέρμα ἱμάντας ἐξ αὐτοῦ
2 ἔταμε καὶ ἐνέτεινε τὸν θρόνον ἐς τὸν ἵζων ἐδίκαζε· ἐντανύσας
δὲ ὁ Καμβύσης ἀπέδεξε δικαστὴν εἶναι ἀντὶ τοῦ Σισάμνεω,
τὸν ἀποκτείνας ἀπέδειρε, τὸν παῖδα τοῦ Σισάμνεω, ἐντειλά-
26 μενός οἱ μεμνῆσθαι ἐν τῷ κατίζων θρόνῳ δικάζει. οὗτος
ὦν ὁ Ὀτάνης, ὁ ἐγκατιζόμενος ἐς τοῦτον τὸν θρόνον, τότε
διάδοχος γενόμενος Μεγαβάζῳ τῆς στρατηγίης Βυζαντίους τε
εἷλε καὶ Καλχηδονίους, εἷλε δὲ Ἄντανδρον τὴν ἐν τῇ Τρῳάδι
γῇ, εἷλε δὲ Λαμπώνιον, λαβὼν δὲ παρὰ Λεσβίων νέας εἷλε

1 ἀπίκεό A B C 4 οἱ] γε S: om. A B C 5 εἵνεκα A B C 7 πρῆγμα S V U ἰδέειν L 8 μου C: τοι Stein 9 τε καὶ om. S V U τοι] τε S V 12 νεόκτηστον B 15 -φέρνεα P S U 17 εἶναι στρατηγὸν A B C 19 δικαστῶν S V U 21 ἀνθρωπέην G. Dindorf: -πηίην L: -πείην Eust. Il. 374: -πῆν Pollux ii. 5 26 alt. ὁ om. S V U 27 Βιζαντιείους S V τε] δὲ C 29 γῆν C

Λῆμνόν τε καὶ Ἴμβρον, ἀμφοτέρας ἔτι τότε ὑπὸ Πελασγῶν
οἰκεομένας. οἱ μὲν δὴ Λήμνιοι καὶ ἐμαχέσαντο εὖ καὶ 27
ἀμυνόμενοι ἀνὰ χρόνον ἐκακώθησαν, τοῖσι δὲ περιεοῦσι αὐ-
τῶν οἱ Πέρσαι ὕπαρχον ἐπιστᾶσι Λυκάρητον τὸν Μαιανδρίου
τοῦ βασιλεύσαντος Σάμου ἀδελφεόν. οὗτος ὁ Λυκάρητος 2
ἄρχων ἐν Λήμνῳ τελευτᾷ. . . . αἰτίη δὲ τούτου ἥδε· πάντας
ἠνδραποδίζετο καὶ κατεστρέφετο, τοὺς μὲν λιποστρατίης ἐπὶ
Σκύθας αἰτιώμενος, τοὺς δὲ σίνεσθαι τὸν Δαρείου στρατὸν
ἀπὸ Σκυθέων ὀπίσω ἀποκομιζόμενον.

Οὗτος μέν νυν τοσαῦτα ἐξεργάσατο στρατηγήσας, μετὰ δὲ 28
οὐ πολλὸν χρόνον ἄνεσις κακῶν ἦν, καὶ ἤρχετο τὸ δεύτερον
ἐκ Νάξου τε καὶ Μιλήτου Ἴωσι γίνεσθαι κακά. τοῦτο μὲν
γὰρ ἡ Νάξος εὐδαιμονίῃ τῶν νήσων προέφερε, τοῦτο δὲ κατὰ
τὸν αὐτὸν χρόνον ἡ Μίλητος αὐτή τε ἑωυτῆς μάλιστα δὴ
τότε ἀκμάσασα καὶ δὴ καὶ τῆς Ἰωνίης ἦν πρόσχημα, κατύ-
περθε δὲ τούτων ἐπὶ δύο γενεὰς ἀνδρῶν νοσήσασα ἐς τὰ
μάλιστα στάσι, μέχρι οὗ μιν Πάριοι κατήρτισαν· τούτους
γὰρ καταρτιστῆρας ἐκ πάντων Ἑλλήνων εἵλοντο οἱ Μιλήσιοι.
κατήλλαξαν δέ σφεας ὧδε οἱ Πάριοι· ὡς ἀπίκοντο αὐτῶν 29
ἄνδρες οἱ ἄριστοι ἐς τὴν Μίλητον, ὥρων γὰρ δή σφεας
δεινῶς οἰκοφθορημένους, ἔφασαν αὐτῶν βούλεσθαι διεξελθεῖν
τὴν χώρην. ποιεῦντες δὲ ταῦτα καὶ διεξιόντες πᾶσαν τὴν
Μιλησίην, ὅκως τινὰ ἴδοιεν ⟨ἐν⟩ ἀνεστηκυίῃ τῇ χώρῃ ἀγρὸν
εὖ ἐξεργασμένον, ἀπεγράφοντο τὸ οὔνομα τοῦ δεσπότεω τοῦ
ἀγροῦ. διεξελάσαντες δὲ πᾶσαν τὴν χώρην καὶ σπανίους 2
εὑρόντες τούτους, ὡς τάχιστα κατέβησαν ἐς τὸ ἄστυ, ἁλίην
ποιησάμενοι ἀπέδεξαν τούτους μὲν τὴν πόλιν νέμειν τῶν

2 εὖ om. SVU 3 αὐτέων SVU (it. 21) 6 lacunam statuit Valckenaer 7 λιποστρατιῇ SVU 9 τὸν ἀπὸ PSVU 10 μέν νυν] δὲ ABC 11 ἄνεσις de la Barre : ἄνεος C : ἄνεως rell. 13 ην SVU 14 αὐτὸν om. SVU 16 τουτέων SVU 17 στάσει PSVU κατηρτίσαντο SVU 18 γὰρ] δὲ CP πάντων τῶν P 19 οἱ om. ABCP 20 οἱ om. PSVU δή om. SVU 21 αὐτὸν C 22 διεξελθόντες SVU τὴν M. πᾶσαν SVU 23 ἐν add. Reiske 24 ἀπεγραφέατο L τοὔνομα PSVU pr. τοῦ om. SVU

εὗρον τοὺς ἀγροὺς εὖ ἐξεργασμένους· δοκέειν γὰρ ἔφασαν
καὶ τῶν δημοσίων οὕτω δή σφεας ἐπιμελήσεσθαι ὥσπερ τῶν
σφετέρων· τοὺς δὲ ἄλλους Μιλησίους τοὺς πρὶν στασιά-
30 ζοντας τούτων ἔταξαν πείθεσθαι. Πάριοι μέν νυν Μιλη-
σίους οὕτω κατήρτισαν· τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε
ἤρχετο κακὰ γίνεσθαι τῇ Ἰωνίῃ. ἐκ Νάξου ἔφυγον ἄνδρες
τῶν παχέων ὑπὸ τοῦ δήμου, φυγόντες δὲ ἀπίκοντο ἐς Μίλητον.
2 τῆς δὲ Μιλήτου ἐτύγχανε ἐπίτροπος ἐὼν Ἀρισταγόρης ὁ
Μολπαγόρεω, γαμβρός τε ἐὼν καὶ ἀνεψιὸς Ἱστιαίου τοῦ
Λυσαγόρεω, τὸν ὁ Δαρεῖος ἐν Σούσοισι κατεῖχε. ὁ γὰρ
Ἱστιαῖος τύραννος ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν
χρόνον ἐὼν ἐν Σούσοισι, ὅτε οἱ Νάξιοι ἦλθον, ξεῖνοι πρὶν
3 ἐόντες τῷ Ἱστιαίῳ. ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον
ἐδέοντο τοῦ Ἀρισταγόρεω, εἴ κως αὐτοῖσι παράσχοι δύναμίν
τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν. ὁ δὲ ἐπιλεξάμενος ὡς,
ἢν δι' αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου,
σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου, τόνδε σφι
4 λόγον προσέφερε· Αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν
παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν
ἐχόντων Ναξίων· πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα
Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά· μηχανήσομαι δὲ
5 πᾶσαν σπουδὴν ποιεύμενος. ἐπινοέω δὲ τῇδε. Ἀρταφρένης
μοι τυγχάνει ἐὼν φίλος· ὁ δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος
μέν ἐστι παῖς, Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός, τῶν δ'
ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῃ ἄρχει πάντων, ἔχων στρατιήν
τε πολλὴν καὶ πολλὰς νέας. τοῦτον ὦν δοκέω τὸν ἄνδρα
6 ποιήσειν τῶν ἂν χρηίζωμεν. ταῦτα ἀκούσαντες οἱ Νάξιοι
προσέθεσαν τῷ Ἀρισταγόρῃ πρήσσειν τῇ δύναιτο ἄριστα καὶ

4 οὕτω Μιλησίους PSVU 10 pr. ὁ om. ABC 11 τῆς Μιλ. SVU 16 αὐτοῦ ABC Suid. s.v. ἐπιλεξάμενος: ἑαυτοῦ P: ἑωυτοῦ SVU 17 alt. τὴν] τοῦ S: om. ABC 18 τὸν λόγον ABC προέφερεν SVU 19 παρασχ. τοσ. ABC Suid. s.v. φερέγγυος: τοσ. παρασχ. rell. 21 δὲ om. V 22 -φέρνης SVU (it. 23) 23 ὑμῖν om. PSVU Ὑστάσπεω P[1]SVU 26 τε om. S τε καὶ SVU 28 ᾗ L

ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιῇ ὡς αὐτοὶ
διαλύσοντες, ἐλπίδας πολλὰς ἔχοντες, ὅταν ἐπιφανέωσι ἐς
τὴν Νάξον, πάντα ποιήσειν τοὺς Ναξίους τὰ ἂν αὐτοὶ
κελεύωσι, ὡς δὲ καὶ τοὺς ἄλλους νησιώτας· τῶν γὰρ νήσων
τουτέων [τῶν Κυκλάδων] οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ. ἀπικό- 31
μενος δὲ ὁ Ἀρισταγόρης ἐς τὰς Σάρδις λέγει πρὸς τὸν
Ἀρταφρένεα ὡς Νάξος εἴη νῆσος μεγάθεϊ μὲν οὐ μεγάλη,
ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ καὶ ἀγχοῦ Ἰωνίης, χρήματα δὲ
ἔνι πολλὰ καὶ ἀνδράποδα. Σὺ ὦν ἐπὶ ταύτην τὴν χώρην
στρατηλάτεε, κατάγων ἐς αὐτὴν τοὺς φυγάδας ἐξ αὐτῆς.
καί τοι ταῦτα ποιήσαντι τοῦτο μέν ἐστι ἕτοιμα παρ' ἐμοὶ 2
χρήματα μεγάλα πάρεξ τῶν ἀναισιμωμάτων τῇ στρατιῇ
(ταῦτα μὲν γὰρ δίκαια ἡμέας τοὺς ἄγοντας παρέχειν), τοῦτο
δὲ νήσους βασιλέϊ προσκτήσεαι αὐτήν τε Νάξον καὶ τὰς
ἐκ ταύτης ἠρτημένας, Πάρον καὶ Ἄνδρον καὶ ἄλλας τὰς
Κυκλάδας καλευμένας. ἐνθεῦτεν δὲ ὁρμώμενος εὐπετέως 3
ἐπιθήσεαι Εὐβοίῃ, νήσῳ μεγάλῃ τε καὶ εὐδαίμονι, οὐκ
ἐλάσσονι Κύπρου καὶ κάρτα εὐπετέϊ αἱρεθῆναι. ἀποχρῶσι
δὲ ἑκατὸν νέες ταύτας πάσας χειρώσασθαι. ὁ δὲ ἀμείβετο
αὐτὸν τοισίδε· Σὺ ἐς οἶκον τὸν βασιλέος ἐσηγητὴς γίνεαι 4
πρηγμάτων ἀγαθῶν καὶ ταῦτα εὖ παραινέεις πάντα, πλὴν
τῶν νεῶν τοῦ ἀριθμοῦ. ἀντὶ δὲ ἑκατὸν νεῶν διηκόσιαί τοι
ἕτοιμοι ἔσονται ἅμα τῷ ἔαρι. δεῖ δὲ τούτοισι καὶ αὐτὸν
βασιλέα συνέπαινον γίνεσθαι. ὁ μὲν δὴ Ἀρισταγόρης ὡς 32
ταῦτα ἤκουσε, περιχαρὴς ἐὼν ἀπήιε ἐς Μίλητον, ὁ δὲ Ἀρτα-
φρένης, ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ
τοῦ Ἀρισταγόρεω λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος

1 ὑποσχέσθαι S V U 5 τῶν Κυκλάδων seclusi 7 εἰ V: ἦ S νῆσος om. A B C μὲν om. C 8 pr. δὲ om. V U 9 ἔνι] ἔχει P S V U 10 ἐξ αὐτῶν C: del. Krueger 12 μέγα (etiam U?) χρήματα S V U -μωτάτων C V 13 δίκαιον A B C παρέχειν ἐστί A B C 14 προσκτήσεαι (-αιε V U) βασ. P S V U 16 καλεομένας S V U 17 καὶ οὐκ A B C 18 ἔλασσον C εὐπετέη A[1] B 20 τοῖσδε L ἐσηγητὴς Herwerden et Madvig: ἐξηγητὴς L 22 ἀν C δὲ] γὰρ P S V U 23 δὲ] δὲ καὶ S V U τούτοισι om. Suid. s. v. συνέπαινοι 25 ἀπή(ι)ει P S V U

ἐγένετο, παρεσκευάσατο μὲν διηκοσίας τριήρεας, πολλὸν
δὲ κάρτα ὅμιλον Περσέων τε καὶ τῶν ἄλλων συμμάχων,
στρατηγὸν δὲ τούτων ἀπέδεξε Μεγαβάτην ἄνδρα Πέρσην
τῶν Ἀχαιμενιδέων, ἑωυτοῦ τε καὶ Δαρείου ἀνεψιόν, τοῦ
Παυσανίης ὁ Κλεομβρότου Λακεδαιμόνιος, εἰ δὴ ἀληθής γέ
ἐστι ὁ λόγος, ὑστέρῳ χρόνῳ τούτων ἡρμόσατο θυγατέρα,
ἔρωτα σχὼν τῆς Ἑλλάδος τύραννος γενέσθαι. ἀποδέξας δὲ
Μεγαβάτην στρατηγὸν Ἀρταφρένης ἀπέστειλε τὸν στρατὸν
33 παρὰ τὸν Ἀρισταγόρεα. παραλαβὼν δὲ ὁ Μεγαβάτης ἐκ
τῆς Μιλήτου τόν τε Ἀρισταγόρεα καὶ τὴν Ἰάδα στρατιὴν
καὶ τοὺς Ναξίους ἔπλεε πρόφασιν ἐπ' Ἑλλησπόντου, ἐπείτε
δὲ ἐγένετο ἐν Χίῳ, ἔσχε τὰς νέας ἐς Καύκασα, ὡς ἐνθεῦτεν
2 βορέῃ ἀνέμῳ ἐς τὴν Νάξον διαβάλοι. καὶ οὐ γὰρ ἔδεε τούτῳ
τῷ στόλῳ Ναξίους ἀπολέσθαι, πρῆγμα τοιόνδε συνηνείχθη
γενέσθαι· περιιόντος Μεγαβάτεω τὰς ἐπὶ τῶν νεῶν φυλακὰς
ἐπὶ νεὸς Μυνδίης ἔτυχε οὐδεὶς φυλάσσων· ὁ δὲ δεινόν
τι ποιησάμενος ἐκέλευσε τοὺς δορυφόρους ἐξευρόντας τὸν
ἄρχοντα ταύτης τῆς νεός, τῷ οὔνομα ἦν Σκύλαξ, τοῦτον
δῆσαι διὰ θαλαμίης διελόντας τῆς νεὸς κατὰ τοῦτο, ἔξω μὲν
3 κεφαλὴν ποιεῦντας, ἔσω δὲ τὸ σῶμα. δεθέντος δὲ τοῦ
Σκύλακος ἐξαγγέλλει τις τῷ Ἀρισταγόρῃ ὅτι τὸν ξεῖνόν οἱ
τὸν Μύνδιον Μεγαβάτης δήσας λυμαίνοιτο. ὁ δ' ἐλθὼν
παραιτέετο τὸν Πέρσην, τυγχάνων δὲ οὐδενὸς τῶν ἐδέετο
αὐτὸς ἐλθὼν ἔλυσε. πυθόμενος δὲ κάρτα δεινὸν ἐποιήσατο
4 ὁ Μεγαβάτης καὶ ἐσπέρχετο τῷ Ἀρισταγόρῃ. ὁ δὲ εἶπε·
Σοὶ δὲ καὶ τούτοισι τοῖσι πρήγμασι τί ἐστι; οὔ σε ἀπέστειλε
Ἀρταφρένης ἐμέο πείθεσθαι καὶ πλέειν τῇ ἂν ἐγὼ κελεύω;

1 ἐγίνετο P V U τριήρεις P S V U 2 τε om. S V 3 τουτέων S V U 5 Κλεομβρότεω S V U 9 Ἀρισταγόρεα P S V U Eust. Il. 234 : -γόρην A B C 9-10 τόν τε Ἀρισταγόρην ἐκ M. A B C 10 τε om. S 11 ⟨μὲν⟩ ἐπ' Naber 12 ἐγίνετο P S V U ἐς] ἐν C Καύκασον P S V 14 συνηνέχθη S V 16 νεὼς S V (it. 18, S 19) οὐδεὶς ἔτυχε S V U 19 διὰ om. Suid. s. v. θαλαμίδιοι διέλκοντας Stein an μὲν ⟨τὴν⟩? 25 ἐπέρχετο S V : an ἐπεσπέρχετο? 26 σὺ C S V U [τοῖσι] πρῆγμα Valckenaer

τί πολλὰ πρήσσεις; ταῦτα εἶπε ὁ Ἀρισταγόρης. ὁ δὲ
θυμωθεὶς τούτοισι, ὡς νὺξ ἐγένετο, ἔπεμπε ἐς Νάξον πλοίῳ
ἄνδρας φράσοντας τοῖσι Ναξίοισι πάντα τὰ παρεόντα σφι
πρήγματα. οἱ γὰρ ὦν Νάξιοι οὐδὲν πάντως προσεδέκοντο 34
ἐπὶ σφέας τὸν στόλον τοῦτον ὁρμήσεσθαι. ἐπεὶ μέντοι
ἐπύθοντο, αὐτίκα μὲν ἐσηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐς τὸ
τεῖχος, παρεσκευάσαντο δὲ ὡς πολιορκησόμενοι καὶ σῖτα καὶ
ποτά, καὶ τὸ τεῖχος ἐσάξαντο. καὶ οὗτοι μὲν παρεσκευά- 2
ζοντο ὡς παρεσομένου σφι πολέμου, οἱ δ' ἐπείτε διέβαλον
ἐκ τῆς Χίου τὰς νέας ἐς τὴν Νάξον, πρὸς πεφραγμένους
προσεφέροντο καὶ ἐπολιόρκεον μῆνας τέσσερας. ὡς δὲ τά 3
τε ἔχοντες ἦλθον χρήματα οἱ Πέρσαι, ταῦτα κατεδεδαπάνητό
σφι, καὶ αὐτῷ τῷ Ἀρισταγόρῃ προσαναισίμωτο πολλά, τοῦ
πλεῦνός τε ἐδέετο ἡ πολιορκίη, ἐνθαῦτα τείχεα τοῖσι φυγάσι
τῶν Ναξίων οἰκοδομήσαντες ἀπαλλάσσοντο ἐς τὴν ἤπειρον,
κακῶς πρήσσοντες. Ἀρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν 35
τῷ Ἀρταφρένεϊ ἐκτελέσαι· ἅμα δὲ ἐπίεζέ μιν ἡ δαπάνη τῆς
στρατιῆς ἀπαιτεομένη, ἀρρώδεέ τε τοῦ στρατοῦ πρήξαντος
κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος, ἐδόκεέ τε τὴν βασι-
ληίην τῆς Μιλήτου ἀπαιρεθήσεσθαι. ἀρρωδέων δὲ τούτων 2
ἕκαστα ἐβουλεύετο ἀπόστασιν· συνέπιπτε γὰρ καὶ τὸν
ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου,
σημαίνοντα ἀπίστασθαι Ἀρισταγόρην ἀπὸ βασιλέος. ὁ γὰρ 3
Ἱστιαῖος βουλόμενος τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι
ἄλλως μὲν οὐδαμῶς εἶχε ἀσφαλέως σημῆναι ὥστε φυλασσο-
μένων τῶν ὁδῶν, ὁ δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρήσας
τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰς τρίχας, ὡς
δὲ ἀνέφυσαν τάχιστα, ἀπέπεμπε ἐς Μίλητον ἐντειλάμενος

1 pr. ὁ om. PSVU κατὰ τάχος Dietsch 4 οὐδέν ⟨τι⟩ Krueger ἐφράξαντο Hoeger 8 καὶ τὸ τεῖχος] παρεσκευάδατο CP 9 διέβαλλον C 11 τέσσαρας CSV 12 κατεδαπ. CP: καταδεδαπ. SU 15 ἀπαλλάσσαντο A 18 ἀπαιτευμένη VU 20 ἀφαιρ. SVU: ἀπαιρήσεσθαι CP δὴ Herwerden 22 Σουσέων L 24 τῷ om. B 25 φυλασσομένων d: φυλασσομενέων L

αὐτῷ ἄλλο μὲν οὐδέν, ἐπεὰν δὲ ἀπίκηται ἐς Μίλητον, κελεύειν
Ἀρισταγόρην ξυρήσαντά μιν τὰς τρίχας κατιδέσθαι ἐς τὴν
κεφαλήν· τὰ δὲ στίγματα ἐσήμαινε, ὡς καὶ πρότερόν μοι
4 εἴρηται, ἀπόστασιν. ταῦτα δὲ ὁ Ἱστιαῖος ἐποίεε συμφορὴν
ποιεύμενος μεγάλην τὴν ἑωυτοῦ κατοχὴν τὴν ἐν Σούσοισι·
ἀποστάσιος ὦν γινομένης πολλὰς εἶχε ἐλπίδας μετήσεσθαι
ἐπὶ θάλασσαν, μὴ δὲ νεώτερόν τι ποιεύσης τῆς Μιλήτου
οὐδαμὰ ἐς αὐτὴν ἥξειν ἔτι ἐλογίζετο.
36 Ἱστιαῖος μέν νυν ταῦτα διανοεύμενος ἀπέπεμπε τὸν
ἄγγελον, Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα
ταῦτα συνελθόντα. ἐβουλεύετο ὦν μετὰ τῶν στασιωτέων,
ἐκφήνας τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱστιαίου
2 ἀπιγμένα. οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὠυτὸ
ἐξεφέροντο, κελεύοντες ἀπίστασθαι, Ἑκαταῖος δ᾽ ὁ λογοποιὸς
πρῶτα μὲν οὐκ ἔα πόλεμον βασιλέϊ τῶν Περσέων ἀναιρέεσθαι,
καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖος καὶ τὴν
δύναμιν αὐτοῦ· ἐπείτε δὲ οὐκ ἔπειθε, δεύτερα συνεβούλευε
3 ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται. ἄλλως μέν
νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο (ἐπίστασθαι
γὰρ τὴν δύναμιν τὴν Μιλησίων ἐοῦσαν ἀσθενέα), εἰ δὲ τὰ
χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν Βραγχίδῃσι,
τὰ Κροῖσος ὁ Λυδὸς ἀνέθηκε, πολλὰς εἶχε ἐλπίδας ἐπικρα-
τήσειν τῆς θαλάσσης, καὶ οὕτως αὐτούς τε ἕξειν ⟨τοῖσι⟩
4 χρήμασι χρᾶσθαι καὶ τοὺς πολεμίους οὐ συλήσειν αὐτά. τὰ
δὲ χρήματα ἦν ταῦτα μεγάλα, ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ
τῶν λόγων. αὕτη μὲν δὴ οὐκ ἐνίκα ἡ γνώμη, ἐδόκεε δὲ
ὅμως ἀπίστασθαι, ἕνα τε αὐτῶν πλώσαντα ἐς Μυοῦντα ἐς
τὸ στρατόπεδον τὸ ἀπὸ τῆς Νάξου ἀπελθόν, ἐὸν ἐνθαῦτα,
συλλαμβάνειν πειρᾶσθαι τοὺς ἐπὶ τῶν νεῶν ἐπιπλέοντας
37 στρατηγούς. ἀποπεμφθέντος δὲ Ἰητραγόρεω κατ᾽ αὐτὸ τοῦτο

1 ἐπεὰν P : ἐπὴν rell. 4 ἐποίησε B[1] S V 13 τοῦτο A[1] : ταυτὸ C 14 δ᾽ om. C 15 τῷ Bekker 20 τὴν Μιλ. V : τῶν Μιλ. rell. 23 τοῖσι add. Stein 30 ἀποπεφθέντος A B

καὶ συλλαβόντος δόλῳ Ὀλίατον Ἰβανώλλιος Μυλασέα καὶ
Ἱστιαῖον Τύμνεω Τερμερέα καὶ Κώην Ἐρξάνδρου, τῷ
Δαρεῖος Μυτιλήνην ἐδωρήσατο, καὶ Ἀρισταγόρην Ἡρα-
κλείδεω Κυμαῖον καὶ ἄλλους συχνούς, οὕτω δὴ ἐκ τοῦ
ἐμφανέος ὁ Ἀρισταγόρης ἀπεστήκεε, πᾶν ἐπὶ Δαρείῳ μηχα-
νώμενος. καὶ πρῶτα μὲν λόγῳ μετεὶς τὴν τυραννίδα ἰσονομίην 2
ἐποίεε τῇ Μιλήτῳ, ὡς ἂν ἑκόντες αὐτῷ οἱ Μιλήσιοι συναπι-
σταίατο, μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὠυτὸ τοῦτο ἐποίεε,
τοὺς μὲν ἐξελαύνων τῶν τυράννων, τοὺς δ' ἔλαβε τυράννους
ἀπὸ τῶν νεῶν τῶν συμπλευσασέων ἐπὶ Νάξον, τούτους δὲ
φίλα βουλόμενος ποιέεσθαι τῇσι πόλισι ἐξεδίδου, ἄλλον ἐς
ἄλλην πόλιν παραδιδούς, ὅθεν εἴη ἕκαστος. Κώην μέν νυν 38
Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον, ἐξαγαγόντες κατέ-
λευσαν, Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν· ὡς δὲ καὶ
ἄλλοι οἱ πλεῦνες ἀπίεσαν. τυράννων μέν νυν κατάπαυσις 2
ἐγίνετο ἀνὰ τὰς πόλιας, Ἀρισταγόρης δὲ ὁ Μιλήσιος ὡς
τοὺς τυράννους κατέπαυσε, στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων
κελεύσας ἑκάστους καταστῆσαι, δεύτερα αὐτὸς ἐς Λακεδαίμονα
τριήρεϊ ἀπόστολος ἐγίνετο· ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ
μεγάλης ἐξευρεθῆναι.

Τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι 39
περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ
Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατ' ἀνδραγαθίην
σχὼν ἀλλὰ κατὰ γένος. Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα
ἀδελφεῆς ἑωυτοῦ θυγατέρα καὶ ἐούσης ταύτης οἱ καταθυμίης
παῖδες οὐκ ἐγίνοντο. τούτου δὲ τοιούτου ἐόντος οἱ ἔφοροι 2
εἶπαν ἐπικαλεσάμενοι αὐτόν· Εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς,
ἀλλ' ἡμῖν τοῦτό ἐστι οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος
γενέσθαι ἐξίτηλον. σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε
τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον· καὶ ποιέων ταῦτα

1 Ἰβανώλιος P S V U   Μυλασσέα L   2 Ἐξάνδρου V U S (-δρεω)   3 Μιτυλ. C P S V U (it. 13)   7 συναπιστέατο C[1]   8 ταυτὸ C   15 ὦλλοι Stein   νυν] τοι C   26 ἐγένοντο V[1]   27 εἴη C[c] (m. 1)   30 ἔξεο Schaefer : ἐκσέο L

Σπαρτιήτῃσι ἁδήσεις. ὁ δ' ἀμείβετο φὰς τούτων οὐδέτερα
ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας,
τὴν ἔχει γυναῖκα, ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα
40 ἄλλην ἐσαγαγέσθαι· οὐδέ σφι πείσεσθαι. πρὸς ταῦτα οἱ
ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξαν-
δρίδῃ τάδε· Ἐπεὶ τοίνυν [τοι] περιεχόμενόν σε ὁρῶμεν τῆς
ἔχεις γυναικός, σὺ δὲ ταῦτα ποίεε καὶ μὴ ἀντίβαινε τούτοισι,
ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται.
2 γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σευ τῆς ἐξέσιος, σὺ
δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς
ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν. ταῦτά κῃ λεγόντων
συνεχώρησε ὁ Ἀναξανδρίδης, μετὰ δὲ γυναῖκας ἔχων δύο
41 διξὰς ἱστίας οἴκεε, ποιέων οὐδαμῶς Σπαρτιητικά. χρόνου δὲ
οὐ πολλοῦ διελθόντος ἡ ἐσύστερον ἐπελθοῦσα γυνὴ τίκτει
τὸν δὴ Κλεομένεα τοῦτον. καὶ αὕτη τε ἔφεδρον βασιλέα
Σπαρτιήτῃσι ἀπέφαινε καὶ ἡ προτέρη γυνὴ τὸν πρότερον
χρόνον ἄτοκος ἐοῦσα τότε κως ἐκύησε, συντυχίῃ ταύτῃ χρη-
2 σαμένη. ἔχουσαν δὲ αὐτὴν ἀληθέϊ λόγῳ οἱ τῆς ἐπελθούσης
γυναικὸς οἰκήιοι πυθόμενοι ὤχλεον, φάμενοι αὐτὴν κομπέειν
ἄλλως βουλομένην ὑποβαλέσθαι. δεινὰ δὲ ποιεύντων αὐτῶν,
τοῦ χρόνου συντάμνοντος, ὑπ' ἀπιστίης οἱ ἔφοροι τίκτουσαν
3 τὴν γυναῖκα περιιζόμενοι ἐφύλαξαν. ἡ δὲ ὡς ἔτεκε Δωριέα,
ἰθέως ἴσχει Λεωνίδην καὶ μετὰ τοῦτον ἰθέως ἴσχει Κλεόμβρο-
τον· οἱ δὲ καὶ διδύμους λέγουσι Κλεόμβροτόν τε καὶ
Λεωνίδην γενέσθαι. ἡ δὲ Κλεομένεα τεκοῦσα καὶ [τὸ]
δεύτερον ἐπελθοῦσα γυνή, ἐοῦσα θυγάτηρ Πρινητάδεω τοῦ
42 Δημαρμένου, οὐκέτι ἔτικτε τὸ δεύτερον. ὁ μὲν δὴ Κλεομένης,
ὡς λέγεται, ἦν τε οὐ φρενήρης ἀκρομανής τε, ὁ δὲ Δωριεὺς
ἦν τῶν ἡλίκων πάντων πρῶτος, εὖ τε ἐπίστατο κατ' ἀνδρα-
2 γαθίην αὐτὸς σχήσων τὴν βασιληίην. ὥστε ὦν οὕτω φρο-

3 ἑωυτῷ om. S 6 τοι om. S 11 ταύτην C[1] 12 Ἀλεξ. CV 13 διζᾶς V 14 ὕστερον ἐπεσελθοῦσα Stein 16 ἀπέφανε SV : ἀπέφηνε Stein 17 τὸ τέκος V 19 κομπεύειν C 24 τε S solus 25 τὸ del. Stein 29 ἠπίστατο Bredow

*νέων, ἐπειδὴ ὅ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι
χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον
Κλεομένεα, ὁ Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν
ὑπὸ Κλεομένεος βασιλεύεσθαι, αἰτήσας λεὼν Σπαρτιήτας ἦγε
ἐς ἀποικίην, οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς
ἥντινα γῆν κτίσων ἴῃ, οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων.
οἷα δὲ βαρέως φέρων, ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα· κατη-
γέοντο δέ οἱ ἄνδρες Θηραῖοι. ἀπικόμενος δὲ ἐς Κίνυπα οἴκισε 3
χῶρον κάλλιστον τῶν Λιβύων παρὰ ποταμόν. ἐξελασθεὶς δὲ
ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε [καὶ] Λιβύων καὶ Καρχη-
δονίων ἀπίκετο ἐς Πελοπόννησον. ἐνθαῦτα δέ οἱ Ἀντιχάρης 43
ἀνὴρ Ἐλεώνιος συνεβούλευσε ἐκ τῶν Λαΐου χρησμῶν Ἡρα-
κλείην τὴν ἐν Σικελίῃ κτίζειν, φὰς τὴν Ἔρυκος χώρην πᾶσαν
εἶναι Ἡρακλειδέων αὐτοῦ Ἡρακλέος κτησαμένου. ὁ δὲ
ἀκούσας ταῦτα ἐς Δελφοὺς οἴχετο χρησόμενος τῷ χρη-
στηρίῳ, εἰ αἱρέει ἐπ' ἣν στέλλεται χώρην· ἡ δὲ Πυθίη οἱ
χρᾷ αἱρήσειν. παραλαβὼν δὲ Δωριεὺς τὸν στόλον τὸν καὶ
ἐς Λιβύην ἦγε ἐκομίζετο παρὰ τὴν Ἰταλίην. τὸν χρόνον δὲ 44
τοῦτον, ὡς λέγουσι Συβαρῖται, σφέας τε αὐτοὺς καὶ Τῆλυν
τὸν ἑωυτῶν βασιλέα ἐπὶ Κρότωνα μέλλειν στρατεύεσθαι,
τοὺς δὲ Κροτωνιήτας περιδεέας γενομένους δεηθῆναι Δωριέος
σφίσι τιμωρῆσαι καὶ τυχεῖν δεηθέντας· συστρατεύεσθαί τε
δὴ ἐπὶ Σύβαριν Δωριέα καὶ συνελεῖν τὴν Σύβαριν. ταῦτα 2
μέν νυν Συβαρῖται λέγουσι ποιῆσαι Δωριέα τε καὶ τοὺς μετ'
αὐτοῦ, Κροτωνιῆται δὲ οὐδένα σφίσι φασὶ ξεῖνον προσεπιλα-
βέσθαι τοῦ πρὸς Συβαρίτας πολέμου εἰ μὴ Καλλίην τῶν
Ἰαμιδέων μάντιν Ἠλεῖον μοῦνον, καὶ τοῦτον τρόπῳ τοιῷδε·
παρὰ Τήλυος τοῦ Συβαριτέων τυράννου ἀποδράντα ἀπικέσθαι*

2 *χρεώμενοι* om. SVU 3 *τί* C : *τοι* S 4 *ληὸν* ABCP : *λαὸν* SVU *ἄγε* CP 6 *εἴη* SV 7 *δὲ* S solus *ἀπήιει* C 8 *Θηβαῖοι* PSVU *τὴν Κίνυπα* SVU *οἴκησε* CP 9 *ἐξελαθεὶς* ABC 10 *καὶ* del. Niebuhr *Καλχ.* SV 12 *Ἡράκλειαν* ABC 13 *Σικελία(ι)* L *χρήιζειν* C 16 *αἱρέῃ* Cobet 21 *γινομένους* C *Δωριέως* ABCVU 23 *καὶ . . . Δωριέα* om. C 27 *ἀμιδέων* SVU

παρὰ σφέας, ἐπείτε οἱ τὰ ἱρὰ οὐ προεχώρεε χρηστὰ θυομένῳ
45 ἐπὶ Κρότωνα. ταῦτα δ' αὖ οὗτοι λέγουσι. μαρτύρια δὲ
τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε, Συβαρῖται μὲν τέμενός
τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν, τὸν ἱδρύσασθαι
συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ
Κραθίῃ, τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον
μέγιστον ποιεῦνται, ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων
διεφθάρη· εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν, ἐπ' ὃ δὲ ἐστάλη
ἐποίεε, εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε, οὐδ'
2 ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη. οἱ δ' αὖ Κροτωνιῆται
ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κρο-
τωνιήτιδι πολλὰ δοθέντα, τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ
Καλλίεω ἀπόγονοι, Δωριέϊ δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι
οὐδέν. καίτοι εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου
Δωριεύς, δοθῆναι ἄν οἱ πολλαπλήσια ἢ Καλλίῃ. ταῦτα μέν
νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται· καὶ πάρεστι,
46 ὁκοτέροισί τις πείθεται αὐτῶν, τούτοισι προσχωρέειν. συνέ-
πλεον δὲ Δωριέϊ καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων,
Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων, οἳ
ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην, ἀπέθανον
μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων· μοῦνος
δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος.
2 συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε
Μινώην τὴν Σελινουσίων ἀποικίην καὶ συνελευθέρου Σελινου-
σίους τοῦ μουνάρχου Πειθαγόρεω. μετὰ δέ, ὡς τοῦτον
κατεῖλε, αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμου-
νάρχησε χρόνον ἐπ' ὀλίγον· οἱ γάρ μιν Σελινούσιοι ἐπανα-

1 οἱ suprascr. V[1] ταρὰ C προσεχώρεε SVU χρηστὰ del. Krueger 2 αὖ Bekker: οὐχ ABSVU: οὐκ CP 4 Κρᾶθιν Wesseling: κράστιν ABCPU: κράστον S [V] 6 Κραστίῃ L τοῦτον C Δωριέως ABCV 7 τὰ παρὰ SV 8 ἐπῶι ABC 12 τὰ om. C 13 Δωριέως ABSV 15 -πλάσια P 17 προσχωρεῖν ABCSVU 19 Θεσαλὸς C Παραβ. SV Κέλης Hoffmann 21 αἰγεστ. C[c] PU: ἀγεστ. V 25 μονάρχου CU 26 τυραννίδα S [V]

στάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν.
συνέσπετο δὲ Δωριέϊ καὶ συναπέθανε Φίλιππος ὁ Βουτακίδεω 47
Κροτωνιήτης ἀνήρ, ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω
θυγατέρα ἔφυγε ἐκ Κρότωνος, ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο
πλέων ἐς Κυρήνην, ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ
τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ, ἐών τε Ὀλυμπιονίκης
καὶ κάλλιστος Ἑλλήνων τῶν κατ᾽ ἑωυτόν. διὰ δὲ τὸ ἑωυτοῦ 2
κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος· ἐπὶ
γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν
ἱλάσκονται. Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε· 48
εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε
ἐν Σπάρτῃ, ἐβασίλευσε ἂν Λακεδαίμονος· οὐ γάρ τινα πολλὸν
χρόνον ἦρξε ὁ Κλεομένης, ἀλλ᾽ ἀπέθανε ἄπαις, θυγατέρα
μούνην λιπών, τῇ οὔνομα ἦν Γοργώ.

Ἀπικνέεται δ᾽ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς 49
τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν· τῷ δὴ ἐς λόγους
ἤιε, ὡς Λακεδαιμόνιοι λέγουσι, ἔχων χάλκεον πίνακα ἐν τῷ
γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ
ποταμοὶ πάντες. ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης 2
ἔλεγε πρὸς αὐτὸν τάδε· Κλεόμενες, σπουδὴν μὲν τὴν ἐμὴν
μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος· τὰ γὰρ κατήκοντά ἐστι
τοιαῦτα· Ἰώνων παῖδας δούλους εἶναι ἀντ᾽ ἐλευθέρων ὄνειδος
καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν, ἔτι δὲ τῶν λοιπῶν
ὑμῖν, ὅσῳ προέστατε τῆς Ἑλλάδος. νῦν ὦν πρὸς θεῶν τῶν 3
Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης, ἄνδρας ὁμαίμονας.
εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί· οὔτε γαρ οἱ
βάρβαροι ἄλκιμοί εἰσι, ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ
μέγιστα ἀνήκετε ἀρετῆς πέρι. ἥ τε μάχη αὐτῶν ἐστι τοιήδε,
τόξα καὶ αἰχμὴ βραχέα· ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς
τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι. οὕτω εὐπετέες 4

2 συνέπετο SV (it. 5 U quoque) 7 τὸ] τοῦ SV 8 αἰγεστ. CPVU 9 ἡρῶον SVUC (ἱρ.) 10 ἱλάσκοντο SVU 12 ἐβασίλευσε Krueger: ἐβασίλευε(ν) L 21 ἐστι τοιαῦτα om. SV 29 ἀρχὴ SV

χειρωθῆναί εἰσι. ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον
ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι, ἀπὸ
χρυσοῦ ἀρξαμένοισι, ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη
καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα· τὰ θυμῷ βουλόμενοι αὐτοὶ
5 ἂν ἔχοιτε. κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω,
Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί, οἰκέοντές τε χώρην ἀγαθὴν
καὶ πολυαργυρώτατοι ἐόντες. δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς
γῆς τὴν περίοδον, τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην.
Λυδῶν δέ, ἔφη λέγων ὁ Ἀρισταγόρης, οἵδε ἔχονται Φρύγες
οἱ πρὸς τὴν ἠῶ, πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν
6 ἐγὼ οἶδα καὶ πολυκαρπότατοι. Φρυγῶν δὲ ἔχονται Καππα-
δόκαι, τοὺς ἡμεῖς Συρίους καλέομεν· τούτοισι δὲ πρόσουροι
Κίλικες, κατήκοντες ἐπὶ θάλασσαν τήνδε, ἐν τῇ ἥδε Κύπρος
νῆσος κεῖται· οἳ πεντακόσια τάλαντα βασιλέϊ τὸν ἐπέτειον
φόρον ἐπιτελεῦσι. Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι
οἵδε, καὶ οὗτοι ἐόντες πολυπρόβατοι, Ἀρμενίων δὲ Ματιηνοὶ
7 χώρην τήνδε ἔχοντες. ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη, ἐν
τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενά ἐστι τὰ Σοῦσα
ταῦτα, ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται, καὶ τῶν
χρημάτων οἱ θησαυροὶ ἐνθαῦτά εἰσι· ἑλόντες δὲ ταύτην τὴν
8 πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε. ἀλλὰ
περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων
σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε
Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους,
τοῖσι οὔτε χρυσοῦ ἐχόμενόν ἐστι οὐδὲν οὔτε ἀργύρου, τῶν
πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν,
παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως, ἄλλο τι
9 αἱρήσεσθε; Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε, Κλεομένης δὲ
ἀμείβετο τοισίδε· Ὦ ξεῖνε Μιλήσιε, ἀναβάλλομαί τοι

3 ἀρξάμενοι S V U : an ἀρξάμενα? 5 σχοῖτε Herwerden : σχοίητε Stein 7 -ρότατοι A B C 10 -τότατοι A B ἁπάντων P 11 τε S V Καππαδοκίαι U 12 Συνορίους C 13 ᾗ L 14 κέεται L 20 ἔστιν C 21 θαρρ. P S V U 22 ἄρα] ὥρα S V 24 ἰσοπολεας C pr. καὶ] τε καὶ S V 27 παρέχω B[1] : παρε V : παρεὸν S 29 τοῖσδε L

ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι. τότε μὲν ἐς τοσοῦτον 50
ἤλασαν· ἐπείτε δὲ ἡ κυρίη ἡμέρη ἐγένετο τῆς ὑποκρίσιος
καὶ ἦλθον ἐς τὸ συγκείμενον, εἴρετο ὁ Κλεομένης τὸν Ἀρι-
σταγόρην ὁκοσέων ἡμερέων ἀπὸ θαλάσσης τῆς Ἰώνων ὁδὸς
εἴη παρὰ βασιλέα. ὁ δὲ Ἀρισταγόρης, τἆλλα ἐὼν σοφὸς 2
καὶ διαβάλλων ἐκεῖνον εὖ, ἐν τούτῳ ἐσφάλη· χρεὸν γάρ μιν
μὴ λέγειν τὸ ἐόν, βουλόμενόν γε Σπαρτιήτας ἐξαγαγεῖν ἐς
τὴν Ἀσίην, λέγει δ' ὦν τριῶν μηνῶν φὰς εἶναι τὴν ἄνοδον.
ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον τὸν ὁ Ἀρισταγόρης 3
ὅρμητο λέγειν περὶ τῆς ὁδοῦ, εἶπε· Ὦ ξεῖνε Μιλήσιε,
ἀπαλλάσσεο ἐκ Σπάρτης πρὸ δύντος ἡλίου· οὐδένα γὰρ λόγον
εὐεπέα λέγεις Λακεδαιμονίοισι, ἐθέλων σφέας ἀπὸ θαλάσσης
τριῶν μηνῶν ὁδὸν ἀγαγεῖν. ὁ μὲν δὴ Κλεομένης ταῦτα 51
εἴπας ἤιε ἐς τὰ οἰκία, ὁ δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην
ἤιε ἐς τοῦ Κλεομένεος, ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων
ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα, ἀποπέμψαντα τὸ παιδίον·
προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ ἡ θυγάτηρ, τῇ οὔνομα ἦν
Γοργώ· τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων
ὀκτὼ ἢ ἐννέα ἡλικίην. Κλεομένης δὲ λέγειν μιν ἐκέλευε τὰ
βούλεται μηδὲ ἐπισχεῖν τοῦ παιδίου εἵνεκα. ἐνθαῦτα δὴ ὁ 2
Ἀρισταγόρης ἄρχετο ἐκ δέκα ταλάντων ὑπισχνεόμενος, ἤν
οἱ ἐπιτελέσῃ τῶν ἐδέετο. ἀνανεύοντος δὲ τοῦ Κλεομένεος
προέβαινε τοῖσι χρήμασι ὑπερβάλλων ὁ Ἀρισταγόρης, ἐς οὗ
πεντήκοντά τε τάλαντα ὑπεδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο·
Πάτερ, διαφθερέει σε ὁ ξεῖνος, ἢν μὴ ἀποστὰς ἴῃς. ὅ τε δὴ 3
Κλεομένης ἡσθεὶς τοῦ παιδίου τῇ παραινέσι ἤιε ἐς ἕτερον
οἴκημα καὶ ὁ Ἀρισταγόρης ἀπαλλάσσετο τὸ παράπαν ἐκ τῆς
Σπάρτης, οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι σημῆναι περὶ
τῆς ἀνόδου τῆς παρὰ βασιλέα.

1 et 2 ὑποκρ. Bekker: ἀποκρ. L 10 ὥρμητο ABCPVU: ἔμελλε S 12 εὐεπέτεα SV: εὐπετέα U 13 ἀπάγειν Naber: ἀνάγειν Richards 15 εἴσω L 18 οἱ] εἰ V 19 λέγει VU 21 ἄρχεται SVU ὑπισχεόμενος C: ὑποσχνεόμενος V 22 ἐπιτελέσῃ C quoque 23 ἐσοῦσα C 24 ὑποδέδεκτο AB 25 διαφθορέει B: διαφθαρέει C 26 παραινέσει L [V]

52 Ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος. διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσί εἰσι, παρασάγγαι δὲ τέσσερες καὶ
2 ἐνενήκοντα καὶ ἥμισυ. ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπ᾽ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπ᾽ αὐτῷ. διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντές εἰσι τριήκοντα, παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν· ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια
3 παραμείψεαι. ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἰσι σταθμοί, παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ. οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος, τῷ οὔνομα Εὐφρήτης. ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μέν εἰσι καταγωγέων πεντεκαίδεκα, παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ, καὶ φυλα-
4 κτήριον ἐν αὐτοῖσι. ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι, τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαί ἐστι, πρῶτος μὲν Τίγρης, μετὰ δὲ δεύτερός τε καὶ τρίτος Ζάβατος ὀνομαζόμενος, οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων· ὁ μὲν γὰρ πρότερος αὐτῶν καταλεχθεὶς ἐξ Ἀομενίων ῥέει, ὁ δ᾽
5 ὕστερον ἐκ Ματιηνῶν. ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης, τὸν Κῦρος διέλαβέ κοτε ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας. ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐσβάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες ⟨καὶ τριήκοντα,
6 παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν⟩. ἐκ δὲ ταύτης

4 στείνοντες C 5 ἐννεν. C S V 12 διαμείψεαι S 14 καὶ τῆς Ἀ. om. S V 15 Εὐφράτης A B S V U 20 Τίγρης d : Τίγρις S V U : Πίγρης rell. Ζάβατος J. C. Weissenborn : ωυτὸς L 22 πρότερον d αὐτέων S V U ῥέει om. S V οἱ S : ἡ (?) V 23 ὕστερος Stein Μαντ. A^1 (it. 26 V quoque) 24 Γύνδην Krueger 25 ἐκ δὲ ταύτης (τῆς Ἀρμ. del.) . . . τέσσερες una cum supplemento (add. de la Barre) post αὐτοῖσι (18) transp. Stein ἐσβάλλοντι S : -τες A : -τος rell.

ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί, παρα-
σάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισύ ἐστι ἐπὶ ποταμὸν
Χοάσπην, ἐόντα καὶ τοῦτον νηυσιπέρητον, ἐπ᾽ ᾧ Σοῦσα πόλις
πεπόλισται. οὗτοι οἱ πάντες σταθμοί εἰσι ἕνδεκα καὶ ἑκατόν.
καταγωγαὶ μέν νυν σταθμῶν τοσαῦταί εἰσι ἐκ Σαρδίων ἐς
Σοῦσα ἀναβαίνοντι· εἰ δὲ ὀρθῶς μεμέτρηται ἡ ὁδὸς ἡ βασι- 53
ληίη τοῖσι παρασάγγῃσι καὶ ὁ παρασάγγης δύναται τριήκοντα
στάδια, ὥσπερ οὗτός γε δύναται ταῦτα, ἐκ Σαρδίων στάδιά
ἐστι ἐς τὰ βασιλήια τὰ Μεμνόνια καλεόμενα πεντακόσια
καὶ τρισχίλια καὶ μύρια παρασαγγέων ἐόντων πεντήκοντα καὶ
τετρακοσίων. πεντήκοντα δὲ καὶ ἑκατὸν στάδια ἐπ᾽ ἡμέρῃ
ἑκάστῃ διεξιοῦσι ἀναισιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα.
οὕτω τῷ Μιλησίῳ Ἀρισταγόρῃ εἴπαντι πρὸς Κλεομένεα τὸν 54
Λακεδαιμόνιον εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ
βασιλέα ὀρθῶς εἴρητο. εἰ δέ τις τὸ ἀτρεκέστερον τούτων
ἔτι δίζηται, ἐγὼ καὶ τοῦτο σημανέω· τὴν γὰρ ἐξ Ἐφέσου
ἐς Σάρδις ὁδὸν δεῖ προσλογίσασθαι ταύτῃ. καὶ δὴ λέγω 2
σταδίους εἶναι τοὺς πάντας ἀπὸ θαλάσσης τῆς Ἑλληνικῆς
μέχρι Σούσων (τοῦτο γὰρ Μεμνόνιον ἄστυ καλέεται) τεσσερά-
κοντα καὶ τετρακισχιλίους καὶ μυρίους· οἱ γὰρ ἐξ Ἐφέσου
ἐς Σάρδις εἰσὶ τεσσεράκοντα καὶ πεντακόσιοι στάδιοι, καὶ
οὕτω τρισὶ ἡμέρῃσι μηκύνεται ἡ τρίμηνος ὁδός.

Ἀπελαυνόμενος δὲ ὁ Ἀρισταγόρης ἐκ τῆς Σπάρτης ἤιε 55
ἐς τὰς Ἀθήνας γενομένας τυράννων ὧδε ἐλευθέρας. ἐπεὶ
Ἵππαρχον τὸν Πεισιστράτου, Ἱππίεω δὲ τοῦ τυράννου ἀδελ-
φεόν, ἰδόντα ὄψιν ἐνυπνίου [τῷ ἑωυτοῦ πάθεϊ] ἐναργεστάτην
κτείνουσι Ἀριστογείτων καὶ Ἁρμόδιος, γένος ἐόντες τὰ
ἀνέκαθεν Γεφυραῖοι, μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι
ἐπ᾽ ἔτεα τέσσερα οὐδὲν ἧσσον ἀλλὰ καὶ μᾶλλον ἢ πρὸ τοῦ.
ἡ μέν νυν ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου ἦν ἥδε. ἐν τῇ 56

8 ὥσπερ . . . στάδιά om. S V U 9 ἐστι] εἰσι C, corr. C[1] Μεμνόνεια P[c] 12 ἐννεν. S V U 19 Μεμνόνειον A B C P 26 τῷ ἑωυτοῦ πάθεϊ del. Jacobs ἐμφερεστάτην Wyttenbach 27 τὰ om. C

προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχος ἄνδρα
οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα·

τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ·
οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει.

2 ταῦτα δέ, ὡς ἡμέρη ἐγένετο τάχιστα, φανερὸς ἦν ὑπερτιθέ-
μενος ὀνειροπόλοισι· μετὰ δὲ ἀπειπάμενος τὴν ὄψιν ἔπεμπε
τὴν πομπήν, ἐν τῇ δὴ τελευτᾷ.

57 Οἱ δὲ Γεφυραῖοι, τῶν ἦσαν οἱ φονέες οἱ Ἱππάρχου, ὡς
μὲν αὐτοὶ λέγουσι, ἐγεγόνεσαν ἐξ Ἐρετρίης τὴν ἀρχήν,
ὡς δὲ ἐγὼ ἀναπυνθανόμενος εὑρίσκω, ἦσαν Φοίνικες τῶν
σὺν Κάδμῳ ἀπικομένων Φοινίκων ἐς γῆν τὴν νῦν Βοιωτίην
καλεομένην, οἴκεον δὲ τῆς χώρης ταύτης ἀπολαχόντες τὴν
2 Ταναγρικὴν μοῖραν. ἐνθεῦτεν δὲ Καδμείων πρότερον ἐξανα-
στάντων ὑπ' Ἀργείων οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ
Βοιωτῶν ἐξαναστάντες ἐτράποντο ἐπ' Ἀθηνέων. Ἀθηναῖοι
δέ σφεας ἐπὶ ῥητοῖσι ἐδέξαντο σφέων αὐτῶν εἶναι πολιήτας,
⟨οὐ⟩ πολλῶν τεων καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντες ἔργεσθαι.
58 οἱ δὲ Φοίνικες οὗτοι οἱ σὺν Κάδμῳ ἀπικόμενοι, τῶν ἦσαν οἱ
Γεφυραῖοι, ἄλλα τε πολλὰ οἰκήσαντες ταύτην τὴν χώρην
ἐσήγαγον διδασκάλια ἐς τοὺς Ἕλληνας καὶ δὴ καὶ γράμματα,
οὐκ ἐόντα πρὶν Ἕλλησι ὡς ἐμοὶ δοκέειν, πρῶτα μὲν τοῖσι
καὶ ἅπαντες χρέωνται Φοίνικες· μετὰ δὲ χρόνου προβαί-
νοντος ἅμα τῇ φωνῇ μετέβαλον καὶ τὸν ῥυθμὸν τῶν γραμ-
2 μάτων. περιοίκεον δέ σφεας τὰ πολλὰ τῶν χώρων τοῦτον
τὸν χρόνον Ἑλλήνων Ἴωνες· οἳ παραλαβόντες διδαχῇ παρὰ
τῶν Φοινίκων τὰ γράμματα, μεταρρυθμίσαντές σφεων ὀλίγα
ἐχρέωντο, χρεώμενοι δὲ ἐφάτισαν, ὥσπερ καὶ τὸ δίκαιον
ἔφερε ἐσαγαγόντων Φοινίκων ἐς τὴν Ἑλλάδα, Φοινικήια

2 οἱ om. A[1] 3 λέον P S V U 4 ἀδικων A B : ἀδίκων C
15 ὑπ' V Ἀθηναίων C V U : -αίους S 17 οὐ add. Madvig
20 διδασκαλεῖα A B S V U 21 ἐῶντα A B δοκέει P S U : -οι V
22 παραβαίν. C 23 μετέβαλλον A B 24 χωρῶν A B : χωρέων C :
χωρίων Wesseling 26 -μήσαντές S V U ὀλίγοισιν S [V]
28 ἔφερον C ἐς τὴν Ἑλλάδα om. S

κεκλῆσθαι. καὶ τὰς βύβλους διφθέρας καλέουσι ἀπὸ τοῦ 3
παλαιοῦ οἱ Ἴωνες, ὅτι κοτὲ ἐν σπάνι βύβλων ἐχρέωντο
διφθέρῃσι αἰγέῃσί τε καὶ οἰέῃσι· ἔτι δὲ καὶ τὸ κατ' ἐμὲ
πολλοὶ τῶν βαρβάρων ἐς τοιαύτας διφθέρας γράφουσι. εἶδον 59
δὲ καὶ αὐτὸς Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνος
τοῦ Ἰσμηνίου ἐν Θήβῃσι τῇσι Βοιωτῶν ἐπὶ τρίποσι τρισὶ
ἐγκεκολαμμένα, τὰ πολλὰ ὅμοια ἐόντα τοῖσι Ἰωνικοῖσι.
ὁ μὲν δὴ εἷς τῶν τριπόδων ἐπίγραμμα ἔχει·

Ἀμφιτρύων μ' ἀνέθηκεν ἐὼν ἀπὸ Τηλεβοάων.

ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάιον τὸν Λαβδάκου τοῦ Πολυ-
δώρου τοῦ Κάδμου. ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ 60
λέγει·

Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι
νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

Σκαῖος δ' ἂν εἴη ὁ Ἱπποκόωντος, εἰ δὴ οὗτός γε ἐστὶ ὁ
ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος,
ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου. τρίτος δὲ τρίπους λέγει 61
καὶ οὗτος ἐν ἑξαμέτρῳ·

Λαοδάμας τρίποδ' αὐτὸς ἐϋσκόπῳ Ἀπόλλωνι
μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος 2
ἐξανιστέαται Καδμεῖοι ὑπ' Ἀργείων καὶ τρέπονται ἐς τοὺς
Ἐγχελέας, οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ
Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας· καί σφι ἱρά ἐστι ἐν
Ἀθήνῃσι ἱδρυμένα, τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθη-
ναίοισι, ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ
Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια.

1 et 2 βίβλ. PSVU 2 οἱ om. C 3 αἰγαίῃσι C 4 ἴδον PSVU 5 καὶ om. SVU Καδμεῖα ABV 6 Ἰσμινίου ABC τρισὶ Dobree: τισι L 9 ἰὼν Bergler: ἑλὼν Meineke Τηλεβίων V^c S 10 ἂν εἴη P 13 Σκαιὸς CVU παγμ. VU 14 τέϊν ABC 15 Σκαιὸς ACVU: Σκεὸς B 16 τὠυτὸ] τῶι C ὄνομα P 19 αὐτὸς Schweighaeuser: αὐτὸν L 20 τέϊν AB 21 δὲ C 23 ὑπολιφθέντες V 27 Ἀχαιῆς SVU τι C

62 Ἡ μὲν δὴ ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι
ὅθεν ἐγεγόνεσαν, τῶν ἦσαν οἱ Ἱππάρχου φονέες, ἀπήγηταί
μοι· δεῖ δὲ πρὸς τούτοισι ἔτι ἀναλαβεῖν τὸν κατ' ἀρχὰς
ἦια λέξων λόγον, ὡς τυράννων ἐλευθερώθησαν Ἀθηναιοῖ.
2 Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ
τὸν Ἱππάρχου θάνατον Ἀλκμεωνίδαι, γένος ἐόντες Ἀθη-
ναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπείτε σφι ἅμα τοῖσι
ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ
προεχώρεε [κάτοδος], ἀλλὰ προσέπταιον μεγάλως πειρώμενοι
κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας, Λειψύδριον τὸ ὑπὲρ
Παιονίης τειχίσαντες, ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖσι
Πεισιστρατίδῃσι μηχανώμενοι παρ' Ἀμφικτυόνων τὸν νηὸν
μισθοῦνται τὸν ἐν Δελφοῖσι, τὸν νῦν ἐόντα, τότε δὲ οὔκω,
3 τοῦτον ἐξοικοδομῆσαι. οἷα δὲ χρημάτων εὖ ἥκοντες καὶ
ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι, τὸν [τε] νηὸν ἐξεργά-
σαντο τοῦ παραδείγματος κάλλιον, τά τε ἄλλα καὶ συγκει-
μένου σφι πωρίνου λίθου ποιέειν τὸν νηόν, Παρίου τὰ
63 ἔμπροσθε αὐτοῦ ἐξεποίησαν. ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι,
οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην
χρήμασι, ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ
εἴτε δημοσίῳ χρησόμενοι, προφέρειν σφι τὰς Ἀθήνας ἐλευ-
2 θεροῦν. Λακεδαιμόνιοι δέ, ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον
ἐγίνετο, πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος, ἐόντα τῶν
ἀστῶν ἄνδρα δόκιμον, σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας
ἐξ Ἀθηνέων, ὅμως καὶ ξείνους σφι ἐόντας τὰ μάλιστα· τὰ
γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν.
3 πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι. ὁ μὲν

3 δὲ P S: δὴ rell. 5 Ἀθηναῖοι om. B 6 Ἀλκμαιον. S V U (it. 11) 9 κάτοδος del. Krueger 10 Λειψ. C: Λιψ. rell. 11 Πάρνηθος Valckenaer, cf. Aristot. rp. Ath. 19 13 τὸν νῦν ἐόντα om. C 15 τε del. Krueger 18 ἔμπροσθεν L αὐτοῦ om. P Λακεδαιμόνιοι Schweighaeuser 21 προσφέρειν S: προφαίνειν Bekker 22 ἀεὶ S V U πρόσφαντον S 23 ἐγένετο C P Ἀγχίμολον Aristot. l. l. 24 ἐξελῶντα U: ἐξελόντα rell. 25 Ἀθηναίων C P[1] S V U ξείνους Schaefer: ξεινίους L

δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε, οἱ δὲ
Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσ-
σαλίης ἐπικουρίην· ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς.
Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώ-
μενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην
ἄνδρα Κονιαῖον· τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισι-
στρατίδαι, ἐμηχανῶντο τοιάδε· κείραντες τῶν Φαληρέων τὸ 4
πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν
τῷ στρατοπέδῳ τὴν ἵππον· ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους
τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον,
τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν. ὁ μὲν
δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτως ἀπήλλαξε, καὶ
Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι, ἀγχοῦ
τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ. μετὰ δὲ Λακεδαιμόνιοι 64
μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας, στρα-
τηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν
Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατ᾽
ἤπειρον· τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην ἡ τῶν 2
Θεσσαλῶν ἵππος πρώτη προσέμειξε καὶ οὐ μετὰ πολλὸν
ἐτράπετο, καί σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας· οἱ
δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον ἰθὺς ἐπὶ Θεσσαλίης.
Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι
βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους
ἀπεργμένους ἐν τῷ Πελαργικῷ τείχεϊ. καὶ οὐδέν τι πάντως 65
ἂν ἐξεῖλον τοὺς Πεισιστρατίδας οἱ Λακεδαιμόνιοι (οὔτε γὰρ
ἐπέδρην ἐπενόεον ποιήσασθαι, οἵ τε Πεισιστρατίδαι σίτοισι
καὶ ποτοῖσι εὖ παρεσκευάδατο) πολιορκήσαντές τε ἂν ἡμέρας
ὀλίγας ἀπαλλάσσοντο ἐς τὴν Σπάρτην· νῦν δὲ συντυχίη
τοῖσι μὲν κακὴ ἐπεγένετο, τοῖσι δὲ ἡ αὐτὴ αὕτη σύμμαχος·

1 προσχὼν CPSVU 6 Γονναῖον Wachsmuth 7 ἐμηχανέατο L: ἐμεμηχανέατο Matthiae 8 ἱππεύσιμον SV 11 κατέρξαν CP: κατήραξαν Wesseling 14 Ἡρακληΐου d (non C) 19 προσέμιξε L πολὺ L 20 ἄνδρες ABSV 21 ἰθὺ Wesseling: ἰθὺ [ἐπὶ] Herwerden 24 Πελαργικῷ VU: Πελασγικῷ(ι) rell.

ὑπεκτιθέμενοι γὰρ ἔξω τῆς χώρης οἱ παῖδες τῶν Πεισι-
2 στρατιδέων ἥλωσαν. τοῦτο δὲ ὡς ἐγένετο, πάντα αὐτῶν τὰ
πρήγματα συνετετάρακτο, παρέστησαν δὲ ἐπὶ μισθῷ τοῖσι
τέκνοισι, ἐπ᾽ οἷσι ἐβούλοντο οἱ Ἀθηναῖοι, ὥστε ἐν πέντε
3 ἡμέρῃσι ἐκχωρῆσαι ἐκ τῆς Ἀττικῆς. μετὰ δὲ ἐξεχώρησαν
ἐς Σίγειον τὸ ἐπὶ τῷ Σκαμάνδρῳ, ἄρξαντες μὲν Ἀθηναίων
ἐπ᾽ ἔτεα ἕξ τε καὶ τριήκοντα, ἐόντες δὲ καὶ οὗτοι ἀνέκαθεν
Πύλιοί τε καὶ Νηλεῖδαι, ἐκ τῶν αὐτῶν γεγονότες καὶ οἱ
ἀμφὶ Κόδρον τε καὶ Μέλανθον, οἳ πρότερον ἐπήλυδες ἐόντες
4 ἐγένοντο Ἀθηναίων βασιλέες. ἐπὶ τούτου δὲ καὶ τὠυτὸ
οὔνομα ἀπεμνημόνευσε Ἱπποκράτης τῷ παιδὶ θέσθαι τὸν
Πεισίστρατον, ἐπὶ τοῦ Νέστορος Πεισιστράτου ποιεύμενος
5 τὴν ἐπωνυμίην. οὕτω μὲν Ἀθηναῖοι τυράννων ἀπαλλά-
χθησαν· ὅσα δὲ ἐλευθερωθέντες ἔρξαν ἢ ἔπαθον ἀξιόχρεα
ἀπηγήσιος πρὶν ἢ Ἰωνίην τε ἀποστῆναι ἀπὸ Δαρείου καὶ
Ἀρισταγόρεα τὸν Μιλήσιον ἀπικόμενον ἐς Ἀθήνας χρηίσαι
σφέων βοηθέειν, ταῦτα πρῶτα φράσω.
66 Ἀθῆναι, ἐοῦσαι καὶ πρὶν μεγάλαι, τότε ἀπαλλαχθεῖσαι
τυράννων ἐγίνοντο μέζονες. ἐν δὲ αὐτῇσι δύο ἄνδρες ἐδυνά-
στευον, Κλεισθένης τε ἀνὴρ Ἀλκμεωνίδης, ὅς περ δὴ λόγον
ἔχει τὴν Πυθίην ἀναπεῖσαι, καὶ Ἰσαγόρης Τεισάνδρου οἰκίης
μὲν ἐὼν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι· θύουσι
2 δὲ οἱ συγγενέες αὐτοῦ Διὶ Καρίῳ. οὗτοι οἱ ἄνδρες ἐστασίασαν
περὶ δυνάμιος, ἑσσούμενος δὲ ὁ Κλεισθένης τὸν δῆμον
προσεταιρίζεται. μετὰ δὲ τετραφύλους ἐόντας Ἀθηναίους
δεκαφύλους ἐποίησε, τῶν Ἴωνος παίδων Γελέοντος καὶ
Αἰγικόρεος καὶ Ἀργάδεω καὶ Ὅπλητος ἀπαλλάξας τὰς
ἐπωνυμίας, ἐξευρὼν δὲ ἑτέρων ἡρώων ἐπωνυμίας ἐπιχωρίων,
πάρεξ Αἴαντος· τοῦτον δέ, ἅτε ἀστυγείτονα καὶ σύμμαχον,
67 ξεῖνον ἐόντα προσέθετο. ταῦτα δέ, δοκέειν ἐμοί, ἐμιμέετο

6 Σίγιον ABC τὸ] τῷ VU 10 τὠυτὸ] τὸ Stein 15 ἢ om. CP 16 χρῆισαι P: χρῆσαι rell. 19 ἐγένοντο AS 20 Ἀλκμαιον. SVU 21 Τισάνδρου L 22 αὐτὰρ SV 23 συναγγέες C 27 Ἀρκάδεω C Οπλῆτος VU

ὁ Κλεισθένης οὗτος τὸν ἑωυτοῦ μητροπάτορα Κλεισθένεα τὸν Σικυῶνος τύραννον. Κλεισθένης γὰρ Ἀργείοισι πολεμήσας τοῦτο μὲν ῥαψῳδοὺς ἔπαυσε ἐν Σικυῶνι ἀγωνίζεσθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα, ὅτι Ἀργεῖοί τε καὶ Ἄργος τὰ πολλὰ πάντα ὑμνέαται· τοῦτο δέ, ἡρώιον γὰρ ἦν καὶ ἔστι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Σικυωνίων Ἀδρήστου τοῦ Ταλαοῦ, τοῦτον ἐπεθύμησε ὁ Κλεισθένης ἐόντα Ἀργεῖον ἐκβαλεῖν ἐκ τῆς χώρης. ἐλθὼν δὲ ἐς Δελφοὺς ἐχρηστηριάζετο εἰ ἐκβάλοι 2 τὸν Ἄδρηστον· ἡ δὲ Πυθίη οἱ χρᾷ φᾶσα Ἄδρηστον μὲν εἶναι Σικυωνίων βασιλέα, ἐκεῖνον δὲ λευστῆρα. ἐπεὶ δὲ ὁ θεὸς τοῦτό γε οὐ παρεδίδου, ἀπελθὼν ὀπίσω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸς ὁ Ἄδρηστος ἀπαλλάξεται. ὡς δέ οἱ ἐξευρῆσθαι ἐδόκεε, πέμψας ἐς Θήβας τὰς Βοιωτίας ἔφη θέλειν ἐπαγαγέσθαι Μελάνιππον τὸν Ἀστακοῦ· οἱ δὲ Θηβαῖοι ἔδοσαν. ἐπαγαγόμενος δὲ ὁ Κλεισθένης τὸν Μελάνιππον τέμενός οἱ 3 ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί μιν ἵδρυσε ἐνθαῦτα ἐν τῷ ἰσχυροτάτῳ. ἐπηγάγετο δὲ τὸν Μελάνιππον ὁ Κλεισθένης (καὶ γὰρ τοῦτο δεῖ ἀπηγήσασθαι) ὡς ἔχθιστον ἐόντα Ἀδρήστῳ, ὃς τόν τε ἀδελφεόν οἱ Μηκιστέα ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα. ἐπείτε δέ οἱ τὸ τέμενος ἀπέδεξε, 4 θυσίας τε καὶ ὁρτὰς Ἀδρήστου ἀπελόμενος ἔδωκε τῷ Μελανίππῳ. οἱ δὲ Σικυώνιοι ἐώθεσαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον· ἡ γὰρ χώρη ἦν αὕτη Πολύβου, ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος, ἄπαις δὲ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν ἀρχήν. τά τε δὴ ἄλλα οἱ 5 Σικυώνιοι ἐτίμων τὸν Ἄδρηστον καὶ δὴ πρὸς τὰ πάθεα αὐτοῦ τραγικοῖσι χοροῖσι ἐγέραιρον, τὸν μὲν Διόνυσον οὐ τιμῶντες, τὸν δὲ Ἄδρηστον. Κλεισθένης δὲ χοροὺς μὲν τῷ Διονύσῳ ἀπέδωκε, τὴν δὲ ἄλλην θυσίην Μελανίππῳ.

4 Ὁμηρίων C   ἐπαίνων S V   ὅτε S V U: διότι Eust. Il. 234   5 ἡρῷον V U   7 ἐκβαλλεῖν C   12 ἀπαλλάξει S [V]   13 ἐλθεῖν P¹ S V U   14 Ὀστακοῦ A B C   18 δὴ V U   22 μεγάλωστι A B: μεγάλως τι V U   25 τὴν χώρην Schol. Pind. Nem. ix 30   26 τὰ om. S V

68 ταῦτα μὲν ἐς Ἄδρηστόν οἱ ἐπεποιητο, φυλὰς δὲ τὰς Δωριέων, ἵνα δὴ μὴ αἱ αὐταὶ ἔωσι τοῖσι Σικυωνίοισι καὶ τοῖσι Ἀργείοισι, μετέβαλε ἐς ἄλλα οὐνόματα. ἔνθα καὶ πλεῖστον κατεγέλασε τῶν Σικυωνίων· ἐπὶ γὰρ ὑός τε καὶ ὄνου ⟨καὶ χοίρου⟩ τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε, πλὴν τῆς ἑωυτοῦ φυλῆς· ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο. οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο, ἕτεροι δὲ Ὑᾶται,
2 ἄλλοι δὲ Ὀνεᾶται, ἕτεροι δὲ Χοιρεᾶται. τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπ' ἔτεα ἑξήκοντα· μετέπειτα μέντοι λόγον σφίσι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας, τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας.

69 Ταῦτα μέν νυν ὁ Σικυώνιος Κλεισθένης ἐπεποιήκεε, ὁ δὲ δὴ Ἀθηναῖος Κλεισθένης, ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων, δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας, ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ
2 καὶ Ἴωσι, τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο. ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντως πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο, τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων. δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε, δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς. ἦν τε τὸν δῆμον προσθέ-
70 μενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων. ἐν τῷ μέρεϊ δὲ ἑσσούμενος ὁ Ἰσαγόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον, γενόμενον ἑωυτῷ ξεῖνον ἀπὸ τῆς Πεισιστρατιδέων πολιορκίης. τὸν δὲ Κλεομένεα εἶχε
2 αἰτίη φοιτᾶν παρὰ τοῦ Ἰσαγόρεω τὴν γυναῖκα. τὰ μὲν δὴ

1 ἐπεποίατο S V 2 μὴ αὗται C Σικ. καὶ τοῖσι om. B 3 μετέβαλλε V U εἰς S V U ὀνόμ. A B (it. 9) 4 καὶ χοίρου add. Sauppe 7 υἱᾶται C 8 χοιροιᾶται C 19 δὴ om. C 20 τῶν S V πάντως Bekker: πάντα S: παν̄ V: πάντων rell. 23 δέκαχα Lolling (cf. C. I. A. iv 2, 1 b 34): δέκα L 24 κατένειμε Stein: κατένεμε L 26 τάδε om. C

πρῶτα πέμπων ὁ Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε
Κλεισθένεα καὶ μετ' αὐτοῦ ἄλλους πολλοὺς Ἀθηναίων, τοὺς
ἐναγέας ἐπιλέγων. ταῦτα δὲ πέμπων ἔλεγε ἐκ διδαχῆς τοῦ
Ἰσαγόρεω· οἱ μὲν γὰρ Ἀλκμεωνίδαι καὶ οἱ συστασιῶται
αὐτῶν εἶχον αἰτίην τοῦ φόνου τούτου, αὐτὸς δὲ οὐ μετεῖχε
οὐδ' οἱ φίλοι αὐτοῦ. οἱ δ' ἐναγέες Ἀθηναίων ὧδε ὠνομά- 71
σθησαν· ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης.
οὗτος ἐπὶ τυραννίδι ἐκόμησε, προσποιησάμενος δὲ ἑταιρηίην
τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη, οὐ
δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα.
τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων, οἵ περ 2
ἔνεμον τότε τὰς Ἀθήνας, ὑπεγγύους πλὴν θανάτου· φονεῦσαι
δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας. ταῦτα πρὸ τῆς Πεισι-
στράτου ἡλικίης ἐγένετο.

Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς 72
ἐναγέας, Κλεισθένης μὲν αὐτὸς ὑπεξέσχε· μετὰ δὲ οὐδὲν
ἧσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὺν μεγάλῃ
χειρί, ἀπικόμενος δὲ ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων,
τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης. ταῦτα δὲ ποιήσας δεύτερα τὴν
βουλὴν καταλύειν ἐπειρᾶτο, τριηκοσίοισι δὲ τοῖσι Ἰσαγόρεω
στασιώτῃσι τὰς ἀρχὰς ἐνεχείριζε. ἀντισταθείσης δὲ τῆς 2
βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι ὅ τε Κλεομένης καὶ
ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν
ἀκρόπολιν. Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες
ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο· τῇ δὲ τρίτῃ ὑπόσπονδοι
ἐξέρχονται ἐκ τῆς χώρης ὅσοι ἦσαν αὐτῶν Λακεδαιμόνιοι.
ἐπετελέετο δὲ τῷ Κλεομένεϊ ἡ φήμη· ὡς γὰρ ἀνέβη ἐς τὴν 3
ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν, ἤιε ἐς τὸ ἄδυτον
τῆς θεοῦ ὡς προσερέων· ἡ δὲ ἱερείη ἐξαναστᾶσα ἐκ τοῦ

4 Ἀλκμαιον. B S V U   8 ἐκόμισε S V   10 τὤγαλμα C P
11 ἀνιστέασι L   πρυτάνις L   12 ἐνέμοντο S   ὑπεγγυίους C
13 Ἀλκμαιον. S V : Ἀλκμαιων. U   18 ἀγηλάτεε Herwerden
21 ἀντιστατεύσης conieci   25 αὐτοὺς om. P S V U   29 τῆς]
τοῦ P   ἱρείη L

θρόνου πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι εἶπε· Ὦ ξεῖνε Λακεδαιμόνιε, πάλιν χώρει μηδὲ ἔσιθι ἐς τὸ ἱρόν· οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα. ὁ δὲ εἶπε· Ὦ γύναι,
4 ἀλλ' οὐ Δωριεύς εἰμι ἀλλ' Ἀχαιός. ὁ μὲν δὴ τῇ κλεηδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων· τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ, ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν, τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμ' ἂν μέγιστα
73 καταλέξαι. οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν, Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις, συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας· ἠπιστέατο γάρ σφίσι [πρὸς] Λακεδαιμονίους τε καὶ
2 Κλεομένεα ἐκπεπολεμῶσθαι. ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα Ἀρταφρένης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ κοῦ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι, πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε· εἰ μὲν διδοῦσι βασιλέϊ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσι,
3 ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε. οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν, βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι. οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον.

74 Κλεομένης δὲ ἐπιστάμενος περιυβρίσθαι ἔπεσι καὶ ἔργοισι ὑπ' Ἀθηναίων συνέλεγε ἐκ πάσης Πελοποννήσου στρατόν, οὐ φράζων ἐς τὸ συλλέγει, τείσασθαί τε ἐθέλων τὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἰσαγόρην βουλόμενος τύραννον κατα-

1 αὐτῶν B 4 κληϊδόνι S 5 καὶ τότε om. SV 8 Δελφόν Palmerius: ἀδελφεόν L λήμματος AB 13 σφι L πρὸς del. Schweighaeuser 14 ἐκπολ. SV 17 κοῦ Stein: πῇ SV: ποῖ rell.: κῇ Bekker 19 Ἀθηναῖοι om. SV 20 σφι om. C διδῶσι VU 21 αὐτοὺς om. SV 22 βαλλόμενοι ASV 27 τίσασθαί L 28 τὸν Ἀθηναίων Stein: τὸν Ἀθηναῖον AB: τῶν Ἀθηναίων rell.

στῆσαι· συνεξῆλθε γάρ οἱ οὗτος ἐκ τῆς ἀκροπόλιος. Κλεο- 2
μένης τε δὴ στόλῳ μεγάλῳ ἐσέβαλε ἐς Ἐλευσῖνα καὶ οἱ
Βοιωτοὶ ἀπὸ συνθήματος Οἰνόην αἱρέουσι καὶ Ὑσιάς, δήμους
τοὺς ἐσχάτους τῆς Ἀττικῆς, Χαλκιδέες τε ἐπὶ τὰ ἕτερα
ἐσίνοντο ἐπιόντες χώρους τῆς Ἀττικῆς. Ἀθηναῖοι δέ,
καίπερ ἀμφιβολίῃ ἐχόμενοι, Βοιωτῶν μὲν καὶ Χαλκιδέων
ἐσύστερον ἔμελλον μνήμην ποιήσεσθαι, Πελοποννησίοισι δὲ
ἐοῦσι ἐν Ἐλευσῖνι ἀντία ἔθεντο τὰ ὅπλα. μελλόντων δὲ 75
συνάψειν τὰ στρατόπεδα ἐς μάχην Κορίνθιοι μὲν πρῶτοι
σφίσι αὐτοῖσι δόντες λόγον ὡς οὐ ποιοῖεν τὰ δίκαια μετε-
βάλλοντό τε καὶ ἀπαλλάσσοντο, μετὰ δὲ Δημάρητος ὁ
Ἀρίστωνος, ἐὼν καὶ οὗτος βασιλεὺς Σπαρτιητέων, καὶ
συνεξαγαγών τε τὴν στρατιὴν ἐκ Λακεδαίμονος καὶ οὐκ
ἐὼν διάφορος ἐν τῷ πρόσθε χρόνῳ Κλεομένεϊ. ἀπὸ δὲ 2
ταύτης τῆς διχοστασίης ἐτέθη νόμος ἐν Σπάρτῃ μὴ ἐξεῖναι
ἕπεσθαι ἀμφοτέρους τοὺς βασιλέας ἐξιούσης στρατιῆς· τέως
γὰρ ἀμφότεροι εἵποντο· παραλυομένου δὲ τούτων τοῦ ἑτέρου
καταλείπεσθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ
γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοί σφι ἐόντες εἵποντο.
τότε δὴ ἐν τῇ Ἐλευσῖνι ὁρῶντες οἱ λοιποὶ τῶν συμμάχων 3
τούς τε βασιλέας τῶν Λακεδαιμονίων οὐκ ὁμολογέοντας καὶ
Κορινθίους ἐκλιπόντας τὴν τάξιν οἴχοντο καὶ αὐτοὶ ἀπαλ-
λασσόμενοι, τέταρτον δὴ τοῦτο ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι 76
Δωριέες, δίς τε ἐπὶ πολέμῳ ἐσβαλόντες καὶ δὶς ἐπ᾽ ἀγαθῷ
τοῦ πλήθεος τοῦ Ἀθηναίων, πρῶτον μὲν ὅτε καὶ Μέγαρα
κατοίκισαν (οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος
Ἀθηναίων ὀρθῶς ἂν καλέοιτο), δεύτερον δὲ καὶ τρίτον ὅτε
ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης
ἀπίκοντο, τέταρτον δὲ τότε ὅτε ἐς Ἐλευσῖνα Κλεομένης

3 Ὑσίας V U 5 τῆς om. P 7 ποιήσασθαι S V Πελοποννήσιοι A[1] B[1] 10 ποιεῖεν S V τὰ del. Stein μετέβαλλόν P 14 πρόσθεν L 16 τῆς στρατιῆς S 17 παραλυομένων A B V U 20 λευσῖνι C 21 τῶν Λακεδ. om. S 22 αὐτοὶ οὐ καπαλλ. C 25 alt. τοῦ] τῶν S 27 ⟨πρῶτος⟩ ἂν Naber 29 ἐς om. S V U

ἄγων Πελοποννησίους ἐσέβαλε· οὕτω τέταρτον τότε Δωριέες
77 ἐσέβαλον ἐς Ἀθήνας. διαλυθέντος ὦν τοῦ στόλου τούτου
ἀκλεῶς ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα
στρατιὴν ποιεῦνται ἐπὶ Χαλκιδέας. Βοιωτοὶ δὲ τοῖσι
Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον. Ἀθηναίοισι δὲ
ἰδοῦσι τοὺς βοηθοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι
2 Χαλκιδεῦσι ἐπιχειρέειν. συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι
οἱ Ἀθηναῖοι καὶ πολλῷ ἐκράτησαν, κάρτα δὲ πολλοὺς φονεύ-
σαντες ἑπτακοσίους αὐτῶν ἐζώγρησαν. τῆς δὲ αὐτῆς ταύτης
ἡμέρης οἱ Ἀθηναῖοι διαβάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι
καὶ τοῖσι Χαλκιδεῦσι, νικήσαντες δὲ καὶ τούτους τετρακισ-
χιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι·
3 οἱ δὲ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων. ὅσους
δὲ καὶ τούτων ἐζώγρησαν, ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι
εἶχον ἐν φυλακῇ ἐν πέδαις δήσαντες· χρόνῳ δὲ ἔλυσάν
σφεας δίμνεως ἀποτιμησάμενοι. τὰς δὲ πέδας αὐτῶν, ἐν
τῇσι ἐδεδέατο, ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν, αἵ περ ἔτι
καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμεναι ἐκ τειχέων περι-
πεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου
4 τοῦ πρὸς ἑσπέρην τετραμμένου. καὶ τῶν λύτρων τὴν
δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον χάλκεον· τὸ δὲ
ἀριστερῆς χειρὸς ἕστηκε πρῶτα ἐσιόντι ἐς τὰ προπύλαια τὰ
ἐν τῇ ἀκροπόλι· ἐπιγέγραπται δέ οἱ τάδε·

ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου
δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν·
τῶν ἵππους δεκάτην Παλλάδι τάσδ' ἔθεσαν.

1 τε C 3 τίννυσθαι S V U 4 στρατείην P S V U 6 βοηθοὺς] Βοιωτοὺς A B C P 8 οἱ om. C 9 αὐτέων S V U (it. 16) 12 ἱπποβατ. C S V U (it. 13 B[1] quoque) 15 ἐς πέδας A B C P: del. Krueger 16 διμνέως A B C P (ως P[c] ut vid.): διμναίας S V U: δίμνως Pollux ix 56 ἀποτισάμενοι S V 18 περιοῦσαι A[1] V 21 ποιήσαντες S V U 22 πρῶτον A B C ἐσιόντα V U 25 ἐκ A B C 26 ἀχνυνθέντι A B: ἀχνυθέντι C: ἀχνυόεντι Hecker

Ἀθηναῖοι μέν νυν ηὔξηντο· δηλοῖ δὲ οὐ κατ' ἓν μοῦνον 78
ἀλλὰ πανταχῇ ἡ ἰσηγορίη ὡς ἐστὶ χρῆμα σπουδαῖον, εἰ καὶ
Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοι-
κεόντων ἦσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ
τυράννων μακρῷ πρῶτοι ἐγένοντο. δηλοῖ ὦν ταῦτα ὅτι
κατεχόμενοι μὲν ἐθελοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι,
ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑωυτῷ προεθυμέετο κατερ-
γάζεσθαι. οὗτοι μέν νυν ταῦτα ἔπρησσον, Θηβαῖοι δὲ 79
μετὰ ταῦτα ἐς θεὸν ἔπεμπον, βουλόμενοι τείσασθαι Ἀθη-
ναίους. ἡ δὲ Πυθίη ἀπὸ σφέων μὲν αὐτῶν οὐκ ἔφη αὐτοῖσι
εἶναι τίσιν, ἐς πολύφημον δὲ ἐξενείκαντας ἐκέλευε τῶν
ἄγχιστα δέεσθαι. ἀπελθόντων ὦν τῶν θεοπρόπων ἐξέφερον 2
τὸ χρηστήριον ἁλίην ποιησάμενοι· ὡς ἐπυνθάνοντο δὲ
λεγόντων αὐτῶν τῶν ἄγχιστα δέεσθαι, εἶπαν οἱ Θηβαῖοι
ἀκούσαντες τούτων· Οὐκ ὦν ἄγχιστα ἡμέων οἰκέουσι
Ταναγραῖοί τε καὶ Κορωναῖοι καὶ Θεσπιέες; καὶ οὗτοί γε
ἅμα ἡμῖν αἰεὶ μαχόμενοι προθύμως συνδιαφέρουσι τὸν
πόλεμον. τί δεῖ τούτων γε δέεσθαι; ἀλλὰ μᾶλλον μὴ οὐ
τοῦτο ᾖ τὸ χρηστήριον. τοιαῦτα ἐπιλεγομένων εἶπε δή 80
κοτε μαθών τις· Ἐγώ μοι δοκέω συνιέναι τὸ θέλει λέγειν
ἡμῖν τὸ μαντήιον. Ἀσωποῦ λέγονται γενέσθαι θυγατέρες
Θήβη τε καὶ Αἴγινα· τουτέων ἀδελφεῶν ἐουσέων δοκέω
ἡμῖν Αἰγινητέων δέεσθαι τὸν θεὸν χρῆσαι τιμωρητήρων
γενέσθαι. καὶ οὐ γάρ τις ταύτης ἀμείνων γνώμη ἐδόκεε 2
φαίνεσθαι, αὐτίκα πέμψαντες ἐδέοντο Αἰγινητέων, ἐπικα-
λεόμενοι κατὰ τὸ χρηστήριόν σφι βοηθέειν, ὡς ἐόντων
ἀγχιστέων, οἱ δέ σφι αἰτέουσι ἐπικουρίην τοὺς Αἰακίδας
συμπέμπειν ἔφασαν. πειρησαμένων δὲ τῶν Θηβαίων κατὰ 81

1 εὔξηντο C καθ L 2 παντ. ἐν ἰσηγορίῃ C 7 προθυμ. CPSVU 9 τίσ. L 10 αὐτέων SVU (it. 14) 12 δὲ ὦν SVU 14 τῶν om. A[1] 15 τουτέων SVU ἡμῶν C 16 Θεσπιεῖς SVU τέ γε C 17 ἀεὶ AB 19 τοιαῦτα δὴ PSVU 20 συνεῖναι τὸ ἐθέλει PSVU 21 χρηστήριον PSVU 22 οὐσέων CPU (V?) 24 γνώμη ταύτης ἀμείνων PSVU 26 ὄντων ἀγχίστων ABC 28 συμπείθειν ABC

τὴν συμμαχίην τῶν Αἰακιδέων καὶ τρηχέως περιεφθέντων
ὑπὸ τῶν Ἀθηναίων αὖτις οἱ Θηβαῖοι πέμψαντες τοὺς μὲν
2 Αἰακίδας σφι ἀπεδίδοσαν, τῶν δὲ ἀνδρῶν ἐδέοντο. Αἰγινῆται
δὲ εὐδαιμονίῃ τε μεγάλῃ ἐπαρθέντες καὶ ἔχθρης παλαιῆς
ἀναμνησθέντες ἐχούσης ἐς Ἀθηναίους, τότε Θηβαίων δεηθέν-
3 των πόλεμον ἀκήρυκτον Ἀθηναίοισι ἐπέφερον. ἐπικειμένων
γὰρ αὐτῶν Βοιωτοῖσι ἐπιπλώσαντες μακρῇσι νηυσὶ ἐς τὴν
Ἀττικὴν κατὰ μὲν ἔσυραν Φάληρον, κατὰ δὲ τῆς ἄλλης
παραλίης πολλοὺς δήμους, ποιεῦντες δὲ ταῦτα μεγάλως
Ἀθηναίους ἐσίνοντο.

82 Ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν
Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε. Ἐπιδαυρίοισι ἡ γῆ
καρπὸν οὐδένα ἀνεδίδου. περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ
Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι· ἡ δὲ Πυθίη σφέας
ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί
2 σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι. ἐπειρώτεον ὦν οἱ
Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου·
ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης ἐλαίης.
ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι
ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι· λέγεται δὲ
καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον κεῖνον
3 ἢ Ἀθήνῃσι. οἱ δὲ ἐπὶ τοισίδε δώσειν ἔφασαν ἐπ᾽ ᾧ ἀπάξουσι
ἔτεος ἑκάστου τῇ ⟨τε⟩ Ἀθηναίῃ [τε] τῇ Πολιάδι ἱρὰ καὶ τῷ
Ἐρεχθέϊ· καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν
τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων
ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε [καρπὸν] καὶ

2 αὖθις L ἀθηναῖοι S V U 4 τε] τῇ S V U 5 ἐς om. C 7 αὐτέων S V U 9 ποιέοντες P S V U 10 ἐσίνοντο A²: ἐσικνέοντο A¹ B¹: ἐσινέοντο rell. 11 προσοφ. πρὸς Ἀθ. ἐκ τῆς Αἰγ. S V U 12 τοιῆδε A B C 13 ἐδίδου A B C 14 ἐχρέοντο P V U 16 σφισι A B C ἐπειρώτων A B ὦν om. A B C 17 ποιέονται C P S V U τὰ ἀγάλματα om. S V U 18 οὐδέτερον S V U ξύλης S V 19 σφίσι Herwerden 20 ἱροτ. P¹ S V U 21 ἐλαίης ἂν S V U¹ ἄλληθι S V ἐκεῖνον A B 22 ἢ ἐν Ἀθήναις A B C τῇσδε S V: τοῖσδε rell. 23 pr. τε addidi alt. τε om. S V U 24 ἐπὶ om. S V U 25 ἐλαιῶν S V U 26 καρπὸν om. A B C

Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο. τοῦτον δ' ἔτι τὸν 83
χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε
ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ
ἐλάμβανον παρ' ἀλλήλων οἱ Αἰγινῆται. τὸ δὲ ἀπὸ τοῦδε
νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν
ἀπὸ τῶν Ἐπιδαυρίων. ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο 2
αὐτούς, ὥστε δὴ θαλασσοκράτορες ἐόντες, καὶ δὴ καὶ τὰ
ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται
αὐτῶν, καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης
χώρης ἐς τὴν μεσόγαιαν, τῇ Οἴῃ μέν ἐστι οὔνομα, στάδια
δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει. ἱδρυσά- 3
μενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τέ σφεα καὶ χοροῖσι
γυναικηίοισι κερτόμοισι ἱλάσκοντο, χορηγῶν ἀποδεικνυμένων
ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν· κακῶς δὲ ἠγόρευον οἱ
χοροὶ ἄνδρα μὲν οὐδένα, τὰς δὲ ἐπιχωρίας γυναῖκας. ἦσαν
δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱρογίαι· εἰσὶ δέ σφι
καὶ ἄρρητοι ἱρογίαι. κλεφθέντων δὲ τῶνδε τῶν ἀγαλμάτων 84
οἱ Ἐπιδαύριοι τοῖσι Ἀθηναίοισι τὰ συνέθεντο οὐκ ἐπετέλεον.
πέμψαντες δὲ οἱ Ἀθηναῖοι ἐμήνιον τοῖσι Ἐπιδαυρίοισι· οἱ
δὲ ἀπέφαινον λόγῳ ὡς οὐκ ἀδικοῖεν· ὅσον μὲν γὰρ χρόνον
εἶχον τὰ ἀγάλματα ἐν τῇ χώρῃ, ἐπιτελέειν τὰ συνέθεντο,
ἐπεὶ δὲ ἐστερῆσθαι αὐτῶν, οὐ δίκαιοι εἶναι ἀποφέρειν ἔτι,
ἀλλὰ τοὺς ἔχοντας αὐτὰ Αἰγινήτας πρήσσεσθαι ἐκέλευον.
πρὸς ταῦτα οἱ Ἀθηναῖοι ἐς Αἴγιναν πέμψαντες ἀπαίτεον τὰ 2
ἀγάλματα· οἱ δὲ Αἰγινῆται ἔφασαν σφίσι τε καὶ Ἀθηναίοισι
εἶναι οὐδὲν πρῆγμα. Ἀθηναῖοι μέν νυν λέγουσι μετὰ τὴν 85
ἀπαίτησιν ἀποσταλῆναι τριήρεϊ μιῇ τῶν ἀστῶν [τούτους] οἳ

2 καὶ τὸν πρὸ τούτου P S V U 4 τότε δὲ A B C 5 νηας L 6 δὴ A B C P[c] ὄντες S V U 7 pr. δὴ om. A B C 8 Δαμίης τε A B C τῆς om. A B C S 9 αὐτέων S V U ἐκομίσαντο καὶ A B C 12 θυσίῃ S V 13 κερτομίοισι A B : -μίῃσιν C 14 ἑκατέρῃσι S V U 16 αὗται αἱ P S V U ἱρουργίαι P : ἱερουργίαι S V U (?) ; it. 17 σφισι A : om. S V U 17 τῶνδε om. P S V U 18 οὐκ ἐπιτέλεον S V U : οὐκέτι ἐπετέλεον Palm 19 ἐμήνυον V U 20 λόγον S [V] 22 δίκαιοι Bekker : δίκαιον L 24 οἱ om. P V U 27 νιῇ B : νηι S V U τουτέων S V U : del. Krueger

πεμφθέντες ἀπὸ τοῦ κοινοῦ καὶ ἀπικόμενοι ἐς Αἴγιναν τὰ
ἀγάλματα ταῦτα ὡς σφετέρων ξύλων ἐόντα ἐπειρῶντο ἐκ
2 τῶν βάθρων ἐξανασπᾶν, ἵνα σφέα ἀνακομίσωνται. οὐ δυνα-
μένους δὲ τούτῳ τῷ τρόπῳ αὐτῶν κρατῆσαι, περιβαλόντας
σχοινία ἕλκειν τὰ ἀγάλματα, καί σφι ἕλκουσι βροντήν τε
καὶ ἅμα τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι· τοὺς δὲ τριηρίτας
τοὺς ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι, παθόντας δὲ τοῦτο
κτείνειν ἀλλήλους ἅτε πολεμίους, ἐς ὃ ἐκ πάντων ἕνα
86 λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον. Ἀθηναῖοι
μέν νυν οὕτω λέγουσι γενέσθαι, Αἰγινῆται δὲ οὐ μιῇ νηὶ
ἀπικέσθαι Ἀθηναίους (μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦνας μιῆς,
καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες, ἀπαμύνασθαι ἂν
εὐπετέως), ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν
2 χώρην, αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι. οὐκ ἔχουσι
δὲ τοῦτο διασημῆναι ἀτρεκέως, οὔτε εἰ ἥσσονες συγγινωσκό-
μενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν, οὔτε εἰ βουλόμενοι
3 ποιῆσαι οἷόν τι καὶ ἐποίησαν. Ἀθηναίους μέν νυν, ἐπείτε
σφι οὐδεὶς ἐς μάχην κατίστατο, ἀποβάντας ἀπὸ τῶν νεῶν
τρέπεσθαι πρὸς τὰ ἀγάλματα, οὐ δυναμένους δὲ ἀνασπάσαι
ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους σχοινία ἕλκειν,
ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα τὠυτὸ ποιῆσαι, ἐμοὶ
μὲν οὐ πιστὰ λέγοντες, ἄλλῳ δέ τεῳ· ἐς γούνατα γάρ σφι
αὐτὰ πεσεῖν, καὶ τὸν ἀπὸ τούτου χρόνον διατελέειν οὕτως
4 ἔχοντα. Ἀθηναίους μὲν δὴ ταῦτα ποιέειν, σφέας δὲ Αἰγινῆται
λέγουσι, πυθομένους τοὺς Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας
στρατεύεσθαι, ἑτοίμους Ἀργείους ποιέεσθαι. τούς τε δὴ
Ἀθηναίους ἀποβεβάναι ἐς τὴν Αἰγιναίην καὶ παρεῖναι

1 ἀποπεμφθέντες A B C P 2 πειρᾶν A B C 3 σφεαν ακομ. V U: σφεα ἐκκομ. S 4 τῷ om. V U αὐτῶι C: αὐτέων P S V U περιβαλλόντας V 6 τριηρειτας S V U 7 τουτέων S V U παθόντες S V 10 νυν om. A B C γεν. λέγ. A B C 12 σφίσι Stein: σφι L νῆες ἀπαμύνεσθαι A B C P 13 σφι L omnes 14 σφισι A B C διαναυμαχῆσαι S V U 18 καθίστατο V U νηῶν A B: νησιῶν C 19 τράπεσθαι P S V U 20 περιβαλλ. C S V 22 γόνατα A B C P V 23 πεσέειν L 27 Αἰγινέην S C[c] παρεῖναι] ἥκειν A B C

βοηθέοντας σφίσι τοὺς Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου
διαβάντας ἐς τὴν νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι
ἐπιπεσεῖν ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν, ἅμα τε ἐν τούτῳ
τήν βροντήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι. λέγεται 87
μέν νυν ὑπ' Ἀργείων τε καὶ Αἰγινητέων τάδε, ὁμολογέεται
δὲ καὶ ὑπ' Ἀθηναίων ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς
τὴν Ἀττικὴν γενέσθαι· πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν 2
τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον
περιγενέσθαι, Ἀθηναῖοι δὲ τοῦ δαιμονίου· περιγενέσθαι
μέντοι οὐδὲ τοῦτον τὸν ἕνα, ἀλλ' ἀπολέσθαι τρόπῳ τοιῷδε·
κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος· πυθομένας
δὲ τὰς γυναῖκας τῶν ἐπ' Αἴγιναν στρατευσαμένων ἀνδρῶν,
δεινόν τι ποιησαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων σωθῆναι,
πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούσας καὶ κεντεύσας τῇσι
περόνῃσι τῶν ἱματίων εἰρωτᾶν ἑκάστην αὐτέων ὅκου εἴη
ὁ ἑωυτῆς ἀνήρ. καὶ τοῦτον μὲν οὕτω διαφθαρῆναι, 3
Ἀθηναίοισι δὲ ἔτι τοῦ πάθεος δεινότερόν τι δόξαι εἶναι τὸ
τῶν γυναικῶν ἔργον. ἄλλῳ μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι
τὰς γυναῖκας, τὴν δὲ ἐσθῆτα μετέβαλον αὐτέων ἐς τὴν Ἰάδα·
ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκες ἐσθῆτα
Δωρίδα, τῇ Κορινθίῃ παραπλησιωτάτην· μετέβαλον ὦν ἐς
τὸν λίνεον κιθῶνα, ἵνα δὴ περόνῃσι μὴ χρέωνται. ἔστι δὲ 88
ἀληθέϊ λόγῳ χρεωμένοισι οὐκ Ἰὰς αὕτη ἡ ἐσθὴς τὸ παλαιὸν
ἀλλὰ Κάειρα, ἐπεὶ ἥ γε Ἑλληνικὴ ἐσθὴς πᾶσα ἡ ἀρχαίη
τῶν γυναικῶν ἡ αὐτὴ ἣν τὴν νῦν Δωρίδα καλέομεν. †τοῖσι 2
δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι† καὶ πρὸς ταῦτα ἔτι τόδε
ποιῆσαι νόμον εἶναι, παρὰ σφίσι ἑκατέροισι τὰς περόνας

1 σφι PSVU 3 ἐπιπεσέειν PSVU 5 τε om. SV 6 αὐτέων SVU 11 ἄρα] γὰρ PSVU ἀπήγγελε C: ἀπήγγειλε SV πυθομένας om. SVU 12 τὰς δὲ SVU ἀνδρῶν om. SVU 14 τὸν ἄνθρωπον om. S καὶ om. SVU κεντεούσας SV 15 ἑκάστη C [V] ὅκη(ι) PSUV (οἵ-) 17 τι om. SVU 19 μετέβαλλον C (it. 21) 22 χιτῶνα SVU 23 ἀληθεία SVU[1] 25 an τοὺς δὲ Ἀργείους καὶ τοὺς Αἰγινήτας? 27 σφιν SVU

ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου, καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας, Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον, ἀλλ' ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ
3 λοιπὸν αὐτόθι εἶναι πίνειν. Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ [τε] τόσου κατ' ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας ἢ πρὸ τοῦ.

89 Τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινήτας Ἀθηναίοισι γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο. τότε δὴ Θηβαίων ἐπικαλεομένων προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι.
2 Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια, καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπ' Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου, καί σφι χωρήσειν τὰ βούλονται· ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται, πολλὰ μέν σφεας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι, πολλὰ δὲ καὶ ποιήσειν, τέλος μέντοι καταστρέψεσθαι.
3 ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Ἀθηναῖοι, τῷ μὲν Αἰακῷ τέμενος ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆς ἀγορῆς ἵδρυται, τριήκοντα δὲ ἔτεα οὐκ ἀνέσχοντο ἀκούσαντες ὅκως χρεὸν
90 εἴη ἐπισχεῖν πεπονθότας πρὸς Αἰγινητέων ἀνάρσια. ἐς τιμωρίην δὲ παρασκευαζομένοισι αὐτοῖσι ἐκ Λακεδαιμονίων πρῆγμα ἐγειρόμενον ἐμπόδιον ἐγένετο. πυθόμενοι γὰρ Λακεδαιμόνιοι τὰ ἐκ τῶν Ἀλκμεωνιδέων ἐς τὴν Πυθίην μεμηχανημένα καὶ τὰ ἐκ τῆς Πυθίης ἐπὶ σφέας τε καὶ τοὺς

2 μάλιστα post γυναῖκας (3) SVU ἀντιθέναι C 4 ἐπιχωρίων SVU 6 τε del. Eltz : ἔκ τοτε S τὴν] τῶν CP 8 ἐξ Ἀθηναίων ABC 9 τὰ del. Struve δὲ SVU : δὲ δὴ Krueger 10 γινομ. SV 12 τε] δὲ SVU : om. C ἐδήευν SVU 13 Αἰγίνης SVU 15 αικίου PSVU ἔτεα om. SV 19 μὲν AB -ψασθαι BSVU 22 χρεὼν CPSVU 23 ὑπ' Αἰγινητέων ABCP 24 αὐτοῖσι om. C 25 ἐγειρ.] γενόμενον PSVU 26 οἱ Λακ. SVU Ἀλκμαιον. SVU

Πεισιστρατίδας συμφορὴν ἐποιεῦντο διπλήν, ὅτι τε ἄνδρας
ξείνους σφίσι ἐόντας ἐξεληλάκεσαν ἐκ τῆς ἐκείνων, καὶ ὅτι
ταῦτα ποιήσασι χάρις οὐδεμία ἐφαίνετο πρὸς Ἀθηναίων.
ἔτι τε πρὸς τούτοισι ἐνῆγόν σφεας οἱ χρησμοὶ λέγοντες 2
πολλά τε καὶ ἀνάρσια ἔσεσθαι αὐτοῖσι ἐξ Ἀθηναίων, τῶν
πρότερον μὲν ἦσαν ἀδαέες, τότε δὲ Κλεομένεος κομίσαντος
ἐς Σπάρτην ἐξέμαθον. ἐκτήσατο δὲ ὁ Κλεομένης ἐκ τῆς
Ἀθηναίων ἀκροπόλιος τοὺς χρησμούς, τοὺς ἔκτηντο μὲν
πρότερον οἱ Πεισιστρατίδαι, ἐξελαυνόμενοι δὲ ἔλιπον ἐν τῷ
ἱρῷ· καταλειφθέντας δὲ ὁ Κλεομένης ἀνέλαβε. τότε δὲ ὡς 91
ἀνέλαβον οἱ Λακεδαιμόνιοι τοὺς χρησμοὺς καὶ τοὺς Ἀθη-
ναίους ὥρων αὐξομένους καὶ οὐδαμῶς ἑτοίμους ἐόντας
πείθεσθαι σφίσι, νόῳ λαβόντες ὡς ἐλεύθερον μὲν ἐὸν τὸ
γένος τὸ Ἀττικὸν ἰσόρροπον τῷ ἑωυτῶν ἂν γίνοιτο, κατε-
χόμενον δὲ ὑπὸ τυραννίδος ἀσθενὲς καὶ πειθαρχέεσθαι ἕτοιμον,
μαθόντες [δὲ] τούτων ἕκαστα μετεπέμποντο Ἱππίην τὸν
Πεισιστράτου ἀπὸ Σιγείου τοῦ ἐν Ἑλλησπόντῳ [ἐς ὃ κατα-
φεύγουσι οἱ Πεισιστρατίδαι]. ἐπείτε δέ σφι Ἱππίης καλεό- 2
μενος ἧκε, μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων
ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε· Ἄνδρες σύμμαχοι,
συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς· ἐπαρθέντες
γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ
μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας,
τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν, καὶ ἔπειτα ποιήσαντες
ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν, ὃς ἐπείτε
δι' ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε, ἡμέας μὲν καὶ τὸν βασιλέα
ἡμέων περιυβρίσας ἐξέβαλε, δόξαν δὲ φύσας αὐξάνεται,

1 διπλὴν CV: διπλῆν rell. δὲ C 2 σφι PSVU 4 δὲ Krueger 8 ἐκέκτηντο ABSV 12 ἑώρεον P: ἐσώρεων C: om. SVU 13 πείσεσθαί C σφισι P quoque 14 ἂν om. ABCP γένοιτο CP κατεχόμενοι SV 15 ὑπό του SV τυραννίδι S[V] 16 δὲ om. PSVU τὸν] τῶν V: om. U 17 Σιγίου ABC ἐς . . . Πεισ. del. Wesseling 18 δέ om. SVU 20 σφισι ABCP 23 ὑποχειρίους SV 25 ταῦτα om. PSVU τὴν πόλιν παρεδώκαμεν ABC 27 ἡμῶν ABC

ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ
καὶ Χαλκιδέες, τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών.
3 ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν, νῦν πειρησόμεθά
σφεα ἅμα ὑμῖν ἀκεόμενοι· αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε
τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων, ἵνα
κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ ἐσαγαγόντες αὐτὸν ἐς τὰς
92 Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα. οἱ μὲν ταῦτα ἔλεγον,
τῶν δὲ συμμάχων τὸ πλῆθος οὐκ ἐνεδέκετο τοὺς λόγους.
οἱ μέν νυν ἄλλοι ἡσυχίην ἦγον, Κορίνθιος δὲ Σωσικλέης
α ἔλεξε τάδε· Ἦ δὴ ὅ τε οὐρανὸς ἔνερθε ἔσται τῆς γῆς καὶ
ἡ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ, καὶ ἄνθρωποι νομὸν ἐν
θαλάσσῃ ἕξουσι καὶ ἰχθύες τὸν πρότερον ἄνθρωποι, ὅτε γε
ὑμεῖς, ὦ Λακεδαιμόνιοι, ἰσοκρατίας καταλύοντες τυραννίδας
ἐς τὰς πόλις κατάγειν παρασκευάζεσθε, τοῦ οὔτε ἀδικώτερόν
2 ἐστι οὐδὲν κατ᾽ ἀνθρώπους οὔτε μιαιφονώτερον. εἰ γὰρ δὴ
τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηστὸν ὥστε τυραννεύεσθαι τὰς
πόλις, αὐτοὶ πρῶτοι τύραννον καταστησάμενοι παρὰ σφίσι
αὐτοῖσι οὕτω καὶ τοῖσι ἄλλοισι δίζησθε κατιστάναι· νῦν δὲ
αὐτοὶ τυράννων ἄπειροι ἐόντες καὶ φυλάσσοντες τοῦτο
δεινότατα ἐν τῇ Σπάρτῃ μὴ γενέσθαι, παραχρᾶσθε ἐς τοὺς
συμμάχους· εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖς, εἴχετε
ἂν περὶ αὐτοῦ γνώμας ἀμείνονας συμβαλέσθαι ἤ περ νῦν.
β Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε· ἦν ὀλιγαρχίη,
καὶ †οὗτοι† Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν, ἐδίδοσαν
δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων. Ἀμφίονι δὲ ἐόντι τούτων τῶν
ἀνδρῶν γίνεται θυγάτηρ χωλή· οὔνομα δέ οἱ ἦν Λάβδα.
ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι, ἴσχει Ἠετίων

1 *αὐτέων* SV 2 *ἐκμεμαθήσεται* C 4 *σφεα* Eltz: *σφεας* L *ἀπικόμενοι τίσασθαι* ABCP 5 *τε*] *τὸν* ABC 7 *καὶ* om. PSVU 9 *Σωκλέης* ABC 10 *ἔλεγε* SVU *ἔσται ἔνερθε* PSVU 12 *οἱ ἰχθύες* S 13 *καταλύσαντες* SVU 14 *πόλιας* PSVU: *πόλεις* C (it. 17) 15 *οὐδέν ἐστι* PSVU 17 *πρῶτον* V¹ 18 *δίζεσθε* PSVU 19 *ἄπειροι ἐόντες τυράννων* PSVU *δεινότατα τοῦτο* PSVU 20 *παραχρῆσθε* ABC 21 *αὐτοὶ* SVU (non C): del. Wilamowitz 22 *ἀμείνους* C *συμβάλλεσθαι* PSVU 24 *οἱ* vel *οἱ τότε* Madvig *ἐξεδίδοσαν* Tournier

ὁ Ἐχεκράτεος, δήμου μὲν ἐὼν ἐκ Πέτρης, ἀτὰρ τὰ ἀνέκαθεν
Λαπίθης τέ καὶ Καινείδης. ἐκ δέ οἱ ταύτης τῆς γυναικὸς 2
οὐδ᾽ ἐξ ἄλλης παῖδες ἐγίνοντο· ἐστάλη ὦν ἐς Δελφοὺς
περὶ γόνου. ἐσιόντα δὲ αὐτὸν ἰθέως ἡ Πυθίη προσαγορεύει
τοισίδε τοῖσι ἔπεσι·

Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα.
Λάβδα κύει, τέξει δ᾽ ὀλοοίτροχον· ἐν δὲ πεσεῖται
ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.

ταῦτα χρησθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖσι 3
Βακχιάδῃσι, τοῖσι τὸ μὲν πρότερον γενόμενον χρηστήριον
ἐς Κόρινθον ἦν ἄσημον, φέρον τε ἐς τὠυτὸ καὶ τὸ τοῦ
Ἠετίωνος καὶ λέγον ὧδε·

αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα
καρτερὸν ὠμηστήν· πολλῶν δ᾽ ὑπὸ γούνατα λύσει.
ταῦτά νυν εὖ φράζεσθε, Κορίνθιοι, οἳ περὶ καλὴν
Πειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον.

τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν γ
ἀτέκμαρτον, τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο,
αὐτίκα καὶ τὸ πρότερον συνῆκαν ἐὸν συνῳδὸν τῷ Ἠετίωνος.
συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ, ἐθέλοντες τὸν
μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι. ὡς δ᾽ ἔτεκε
ἡ γυνὴ τάχιστα, πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον
ἐν τῷ κατοίκητο Ἠετίων ἀποκτενέοντας τὸ παιδίον. ἀπικό- 2
μενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ παρελθόντες ἐς τὴν αὐλὴν
τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον· ἡ δὲ Λάβδα εἰδυῖά τε
οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο καὶ δοκέουσά σφεας

1 Ἐχεκράτευς A B C μήμου S V ἐκ Π. ἐὼν P S V U ἀνέκαθε C P 2 Λαμπ. C Καινίδης A C P S V U 5 τοῖσδε A B C P V 7 δ᾽ ὀλοοίτροχον Oenom. ap. Euseb. pr. ev. V 29: δὲ ολοίτρ. L (ὀλύτρ. B) 10 ἐς Κόρινθον χρηστήριον A B C 11 τὸ om. S V 16 οἰκέετε V U 17 δὴ om. A B C 18 τὸ A B: τῷ rell. 19 συνωδὸν ἐὼν S V U 20 θέλοντες S V U 22 αὐτέων C V U 23 ὁ Ἠετίων A B C 25 τὴν Ἠετίωνος A B U: τοῦ Ἠ. rell. εἰδοῖά A B

φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν φέρουσα ἐνεχείρισε
αὐτῶν ἑνί. τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατ' ὁδὸν τὸν πρῶτον
3 αὐτῶν λαβόντα [τὸ παιδίον] προσουδίσαι. ἐπείτε ὦν ἔδωκε
φέρουσα ἡ Λάβδα, τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ
προσεγέλασε τὸ παιδίον, καὶ τὸν φρασθέντα τοῦτο οἶκτός
τις ἴσχει ἀποκτεῖναι, κατοικτίρας δὲ παραδιδοῖ τῷ δευτέρῳ,
ὁ δὲ τῷ τρίτῳ, οὕτω τε διεξῆλθε διὰ πάντων τῶν δέκα
4 παραδιδόμενον, οὐδενὸς βουλομένου διεργάσασθαι. ἀποδόντες
ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ ἐξελθόντες ἔξω, ἑστεῶτες
ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι καὶ μάλιστα
τοῦ πρώτου λαβόντος, ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα,
ἐς ὃ δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας
δ πάντας τοῦ φόνου μετίσχειν. ἔδει δὲ ἐκ τοῦ Ἠετίωνος
γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν. ἡ Λάβδα γὰρ πάντα
ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι· δείσασα δὲ
μή σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον
ἀποκτείνωσι, φέρουσα κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ
ἐφαίνετο εἶναι, ἐς κυψέλην, ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες
ἐς ζήτησιν ἀπικνεοίατο, πάντα ἐρευνήσειν μέλλοιεν· τὰ δὴ
2 καὶ ἐγένετο. ἐσελθοῦσι δὲ καὶ διζημένοισι αὐτοῖσι ὡς οὐκ
ἐφαίνετο, ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς
ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο.
ε οἱ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα· Ἠετίωνι δὲ μετὰ ταῦτα
ὁ παῖς ηὐξάνετο, καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ
τῆς κυψέλης ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη. ἀνδρωθέντι
δὲ καὶ μαντευομένῳ Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον

1 εἵνεκεν PSVU 2 αὐτέων SVU (3 C) 3 τὸ παιδίον om. SVU ἐπεὶ ABCP 4 τῷ λαβόντι Eust. Il. 650 6 ἴσχεν SV κατοικτείρας L 7 τε S: δὲ ABCP: τε δὴ VU 8 διεξεργάσασθαι C 10 θυρῶν SVU 12 ἐγγενομένου Stein πάντας παρελθ. SVU 14 ταῦτα πάντα SVU 15 αὐτῇσι om. PSVU 17 κατακρύβει AB¹C¹ ἀφαστατόν C 18 εἰ om. SV 19 ἀπικνεοίατο Stein: ἀπικνέοιντο AB: ἀπικέοιτο C¹ (-κνέοιτο Cᶜ): ἀπίκοιντο PU: ἀπίκοντο SV 20 ἐγίνετο ABCPU ἐλθοῦσι ABC δὲ] γὰρ PSVU 21 ἐδώκατε C 24 αὐξάνετο SVU 26 μαντευομένῳ] κρυπτομένῳ SVU

ἐν Δελφοῖσι, τῷ πίσυνος γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε
Κόρινθον. ὁ δὲ χρησμὸς ὅδε ἦν· 2

ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,
αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.

τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν, τυραννεύσας δὲ ὁ Κύψελος
τοιοῦτος δή τις ἀνὴρ ἐγένετο· πολλοὺς μὲν Κορινθίων ἐδίωξε,
πολλοὺς δὲ χρημάτων ἀπεστέρησε, πολλῷ δέ τι πλείστους
τῆς ψυχῆς. ἄρξαντος δὲ τούτου ἐπὶ τριήκοντα ἔτεα καὶ ζ
διαπλέξαντος τὸν βίον εὖ διάδοχός οἱ τῆς τυραννίδος ὁ παῖς
Περίανδρος γίνεται. ὁ τοίνυν Περίανδρος κατ' ἀρχὰς μὲν
ἦν ἠπιώτερος τοῦ πατρός, ἐπείτε δὲ ὡμίλησε δι' ἀγγέλων
Θρασυβούλῳ τῷ Μιλήτου τυράννῳ, πολλῷ ἔτι ἐγένετο Κυ-
ψέλου μιαιφονώτερος. πέμψας γὰρ παρὰ Θρασύβουλον 2
κήρυκα ἐπυνθάνετο ὅντινα ἂν τρόπον ἀσφαλέστατον κατα-
στησάμενος τῶν πρηγμάτων κάλλιστα τὴν πόλιν ἐπιτροπεύοι.
Θρασύβουλος δὲ τὸν ἐλθόντα παρὰ τοῦ Περιάνδρου ἐξήγαγε
ἔξω τοῦ ἄστεος, ἐσβὰς δὲ ἐς ἄρουραν ἐσπαρμένην ἅμα τε
διεξήιε τὸ λήιον ἐπειρωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα
κατὰ τὴν ἀπὸ Κορίνθου ἄπιξιν, καὶ ἐκόλουε αἰεὶ ὅκως τινὰ
ἴδοι τῶν ἀσταχύων ὑπερέχοντα, κολούων δὲ ἔρριπτε, ἐς ὃ
τοῦ ληίου τὸ κάλλιστόν τε καὶ βαθύτατον διέφθειρε τρόπῳ
τοιούτῳ. διεξελθὼν δὲ τὸ χωρίον καὶ ὑποθέμενος ἔπος οὐδὲν 3
ἀποπέμπει τὸν κήρυκα. νοστήσαντος δὲ τοῦ κήρυκος ἐς τὴν
Κόρινθον ἦν πρόθυμος πυνθάνεσθαι τὴν ὑποθήκην ὁ Περίαν-
δρος. ὁ δὲ οὐδέν οἱ ἔφη Θρασύβουλον ὑποθέσθαι, θωμάζειν

2 ὧδε S V 3 ἐγκαταβ. S V: εἰσαφικάνει Dio Chrys. xxxvii. p. 103 R. 4 κλειτοῖο A B C Dio: κλεινοῖο P U Oenom. ap. Eus. pr. ev. v 35: κλοιο S V 6 δὲ] δὴ A B 7 ἀνὴρ ἐγένετο] ἦν ἀνήρ A C: ἀνήρ B Κορινθίους C 8 δέ τι Krueger: δ' ἔτι P S V U: δὲ A B C πλείους vel πλεῦνας Bekker 10 διαπλεύσαντος γρ. P[m] 15 ἂν om. S V U ἀσφαλέστερον P S V U 17 ἐξήγαγεν E: ἐξῆγε rell. 19 τὸν κήρυκα om. E 20 κατὰ] καὶ S V καὶ om. S V U ἀεὶ A B E τινὰς P S V U 21 ἴδη S V ὑπερέχοντας τῶν ἄλλων P S V U 26 θωυμάζειν P S V U

τε αὐτοῦ παρ' οἷόν μιν ἄνδρα ἀποπέμψειε, ὡς παραπλῆγά τε
καὶ τῶν ἑωυτοῦ σινάμωρον, ἀπηγεόμενος τά περ πρὸς Θρασυ-
η βούλου ὀπώπεε. Περίανδρος δὲ συνεὶς τὸ ποιηθὲν καὶ νόῳ
σχὼν ὥς οἱ ὑπετίθετο Θρασύβουλος τοὺς ὑπερόχους τῶν
ἀστῶν φονεύειν, ἐνθαῦτα δὴ πᾶσαν κακότητα ἐξέφαινε ἐς
τοὺς πολιήτας. ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων τε καὶ
διώκων, Περίανδρός σφεα ἀπετέλεσε, μιῇ δὲ ἡμέρῃ ἀπέδυσε
πάσας τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα
2 Μέλισσαν. πέμψαντι γάρ οἱ ἐς Θεσπρωτοὺς ἐπ' Ἀχέροντα
ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον παρακαταθήκης πέρι
ξεινικῆς οὔτε σημανέειν ἔφη ἡ Μέλισσα ἐπιφανεῖσα οὔτε
κατερέειν ἐν τῷ κεῖται χώρῳ ἡ παρακαταθήκη· ῥιγοῦν τε
γὰρ καὶ εἶναι γυμνή· τῶν γάρ οἱ συγκατέθαψε εἱμάτων
ὄφελος εἶναι οὐδὲν οὐ κατακαυθέντων· μαρτύριον δέ οἱ εἶναι
ὡς ἀληθέα ταῦτα λέγει, ὅτι ἐπὶ ψυχρὸν τὸν ἰπνὸν Περίανδρος
3 τοὺς ἄρτους ἐπέβαλε. ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ
Περιάνδρῳ (πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον, ὃς νεκρῷ
ἐούσῃ Μελίσσῃ ἐμίγη), ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα
ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων
γυναῖκας. αἱ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ
χρεώμεναι, ὁ δ' ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσέ σφεας
πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμ-
4 φορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε. ταῦτα
δέ οἱ ποιήσαντι καὶ τὸ δεύτερον πέμψαντι ἔφρασε τὸ εἴδωλον
τὸ Μελίσσης ἐς τὸν κατέθηκε χῶρον τοῦ ξείνου τὴν παρα-
καταθήκην. τοιοῦτο μὲν ὑμῖν ἐστι ἡ τυραννίς, ὦ Λακεδαι-
5 μόνιοι, καὶ τοιούτων ἔργων. ἡμέας δὲ τοὺς Κορινθίους τό τε
αὐτίκα θῶμα μέγα εἶχε ὅτε ὑμέας εἴδομεν μεταπεμπομένους

1 τε] δὲ E μιν] τινα E 2 περ om. SVU 3 συνεὶς E : συνιεὶς rell. 4 σχὼν P[1] SVU : ἴσχων ABCE ὑπειρόχους ABCP 5 ἐξέφανεν SV 7 σφε VU ἀπετέλεε ABC : ἐπετέλεσε S 12 κέεται L 13 ἱματίων ABC 14 οὐ] οἱ SVU κατακαυσθ. ACP[c] 17 ὡς SVU 18 κήρυκα C 20 ἤ(ι)εσαν SVU 24 ἔφραζε PSVU 26 τοιοῦτον CSVU ἐστι ὑμῖν SVU 27 τὸ τότε SV : τότε τε Herwerden 28 θωυμα PSVU ὅτι P

Ἱππίην, νῦν τε δὴ καὶ μεζόνως θωμάζομεν λέγοντας ταῦτα, ἐπιμαρτυρόμεθά τε ἐπικαλεόμενοι ὑμῖν θεοὺς τοὺς Ἑλληνίους μὴ κατιστάναι τυραννίδας ἐς τὰς πόλις. οὐκ ὦν παύσεσθε ἀλλὰ πειρήσεσθε παρὰ τὸ δίκαιον κατάγοντες Ἱππίην; ἴστε ὑμῖν Κορινθίους γε οὐ συναινέοντας.

Σωσικλέης μὲν ἀπὸ Κορίνθου πρεσβεύων ἔλεξε τάδε, 93
Ἱππίης δὲ αὐτὸν ἀμείβετο τοὺς αὐτοὺς ἐπικαλέσας θεοὺς ἐκείνῳ, ἦ μὲν Κορινθίους μάλιστα πάντων ἐπιποθήσειν Πεισιστρατίδας, ὅταν σφι ἥκωσι ἡμέραι αἱ κύριαι ἀνιᾶσθαι ὑπ'
Ἀθηναίων. Ἱππίης μὲν τούτοισι ἀμείψατο οἷά τε τοὺς 2
χρησμοὺς ἀτρεκέστατα ἀνδρῶν ἐξεπιστάμενος· οἱ δὲ λοιποὶ τῶν συμμάχων τέως μὲν εἶχον ἐν ἡσυχίῃ σφέας αὐτούς, ἐπείτε δὲ Σωσικλέος ἤκουσαν εἴπαντος ἐλευθέρως, ἅπας τις αὐτῶν φωνὴν ῥήξας αἱρέετο τοῦ Κορινθίου τὴν γνώμην, Λακεδαιμονίοισί τε ἐπεμαρτύροντο μὴ ποιέειν μηδὲν νεώτερον
περὶ πόλιν Ἑλλάδα. οὕτω μὲν ταῦτα ἐπαύσθη, Ἱππίῃ δὲ 94
ἐνθεῦτεν ἀπελαυνομένῳ ἐδίδου μὲν Ἀμύντης ὁ Μακεδὼν Ἀνθεμοῦντα, ἐδίδοσαν δὲ Θεσσαλοὶ Ἰωλκόν. ὁ δὲ τούτων μὲν οὐδέτερα αἱρέετο, ἀνεχώρεε δὲ ὀπίσω ἐς Σίγειον, τὸ εἷλε Πεισίστρατος αἰχμῇ παρὰ Μυτιληναίων, κρατήσας δὲ αὐτοῦ κατέστησε τύραννον εἶναι παῖδα [τὸν] ἑωυτοῦ νόθον Ἡγησίστρατον, γεγονότα ἐξ Ἀργείης γυναικός, ὃς οὐκ ἀμαχητὶ
εἶχε τὰ παρέλαβε παρὰ Πεισιστράτου. ἐπολέμεον γὰρ ἔκ 2
τε Ἀχιλληίου πόλιος ὁρμώμενοι καὶ Σιγείου ἐπὶ χρόνον συχνὸν Μυτιληναῖοί τε καὶ Ἀθηναῖοι, οἱ μὲν ἀπαιτέοντες τὴν

1 καὶ om. SVU θωυμ. PSVU λέγοντες SVU 3 πόλιας PSVU : πόλεις C παύσεσθε SVU : ἢν μὴ παύσεσθε AB : ἢν μὴ παύσησθε CP 4 πειρήσησθε P[c] καταγαγόντες SVU 5 τε AB συνέοντας SV 6 Σωκλῆς ABC 7 θεοὺς ἐπικαλέσας (-σασθαι S : -σασθε V) ABC 8 κείνῳ PSVU μὴν SVU 10 τε om. ABCP 13 Σωκλ. ABC ἐλευθερῶσαι πᾶς ABC 14 αὐτέων SV 15 ἐπεμαρτύροντο C : -τυρέοντο rell. 16 Ἑλληνίδα PSVU τοῦτο ABC 17 Μακεδόνων βασιλεὺς ABCP 19 οὐδέτερον SVU Σίγιον ABC (it. infra) 20 Μιτυλ. CPSVU (it. infra) 21 τὸν secl. Stein 22 γεγονότα] ὄντα PSVU 23 τάπερ ἔλαβε SV 24 Ἀχιλλείου ABSVU

χώρην, Ἀθηναῖοι δὲ οὔτε συγγινωσκόμενοι ἀποδεικνύντες τε
λόγῳ οὐδὲν μᾶλλον Αἰολεῦσι μετεὸν τῆς Ἰλιάδος χώρης ἢ
οὐ καὶ σφίσι καὶ τοῖσι ἄλλοισι, ὅσοι Ἑλλήνων συνεπρήξαντο
95 Μενέλεῳ τὰς Ἑλένης ἁρπαγάς. πολεμεόντων δέ σφεων
παντοῖα καὶ ἄλλα ἐγένετο ἐν τῇσι μάχῃσι, ἐν δὲ δὴ καὶ
Ἀλκαῖος ὁ ποιητὴς συμβολῆς γενομένης καὶ νικώντων Ἀθη-
ναίων αὐτὸς μὲν φεύγων ἐκφεύγει, τὰ δέ οἱ ὅπλα ἴσχουσι
Ἀθηναῖοι καί σφεα ἀνεκρέμασαν πρὸς τὸ Ἀθήναιον τὸ ἐν
2 Σιγείῳ. ταῦτα δὲ Ἀλκαῖος ἐν μέλεϊ ποιήσας ἐπιτιθεῖ ἐς
Μυτιλήνην ἐξαγγελλόμενος τὸ ἑωυτοῦ πάθος Μελανίππῳ
ἀνδρὶ ἑταίρῳ. Μυτιληναίους δὲ καὶ Ἀθηναίους κατήλλαξε
Περίανδρος ὁ Κυψέλου· τούτῳ γὰρ διαιτητῇ ἐπετράποντο·
κατήλλαξε δὲ ὧδε, νέμεσθαι ἑκατέρους τὴν ἔχουσι. Σίγειον
96 μέν νυν οὕτω ἐγένετο ὑπ' Ἀθηναίοισι. Ἱππίης δὲ ἐπείτε
ἀπίκετο ἐκ τῆς Λακεδαίμονος ἐς τὴν Ἀσίην, πᾶν χρῆμα
ἐκίνεε, διαβάλλων τε τοὺς Ἀθηναίους πρὸς τὸν Ἀρταφρένεα
καὶ ποιέων ἅπαντα ὅκως αἱ Ἀθῆναι γενοίατο ὑπ' ἑωυτῷ τε
2 καὶ Δαρείῳ. Ἱππίης τε δὴ ταῦτα ἔπρησσε καὶ οἱ Ἀθηναῖοι
πυθόμενοι ταῦτα πέμπουσι ἐς Σάρδις ἀγγέλους, οὐκ ἐῶντες
τοὺς Πέρσας πείθεσθαι Ἀθηναίων τοῖσι φυγάσι. ὁ δὲ
Ἀρταφρένης ἐκέλευέ σφεας, εἰ βουλοίατο σόοι εἶναι, κατα-
δέκεσθαι ὀπίσω Ἱππίην. οὐκ ὦν δὴ ἐνεδέκοντο τοὺς λόγους
ἀποφερομένους οἱ Ἀθηναῖοι· οὐκ ἐνδεκομένοισι δέ σφι
ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖσι Πέρσῃσι πολεμίους εἶναι.
97 Νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας
ἐν τούτῳ δὴ τῷ καιρῷ ὁ Μιλήσιος Ἀρισταγόρης ὑπὸ Κλεο-
μένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης ἀπίκετο

1 ἀποδεικν. (-ύτες A¹ B¹) τε λόγῳ om. SVU 2 μέτρον SVU 3 σφι SVU συνεπράξ. PSVU: συνεξεπρήξ. Krueger 4 Μενέλεῳ om. S 8 σφε' P: σφε SVU 9 ποιήσας om. S 13 ἀμφοτέρους PSVU 15 τῆς om. PSVU 16 τούς τε PSVU 17 αἱ om. SVU 18 τε om. SV 19 ἐῶντας C: ἐόντες VU 21 ἐκέλευσέ ABC σῶ(ι)οι CPS 23 οἱ om. PSVU 25 δὴ CP 26 ἐν om. SVU 27 ἐξελαθεὶς BSVU τῆς om. ABC

ἐς τὰς Ἀθήνας· αὕτη γὰρ ἡ πόλις τῶν λοιπέων ἐδυνάστευε
μέγιστον. ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον ὁ Ἀρισταγόρης ταὐτὰ
ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ
Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ, ὡς οὔτε ἀσπίδα οὔτε
δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν. ταῦτά τε 2
δὴ ἔλεγε καὶ πρὸς τοῖσι τάδε, ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων
εἰσὶ ἄποικοι, καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα.
καὶ οὐδὲν ὅ τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος, ἐς ὃ ἀνέπεισέ
σφεας. πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἢ
ἕνα, εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε
ἐγένετο διαβάλλειν, τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε
τοῦτο. Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι 3
νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι, στρατηγὸν ἀποδέξαντες αὐ-
τῶν εἶναι Μελάνθιον, ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα
δόκιμον. αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε
καὶ βαρβάροισι. Ἀρισταγόρης δὲ προπλώσας καὶ ἀπικό- 98
μενος ἐς τὴν Μίλητον, ἐξευρὼν βούλευμα ἀπ' οὗ Ἴωσι μὲν
οὐδεμία ἔμελλε ὠφελίη ἔσεσθαι (οὐδ' ὦν οὐδὲ τούτου εἵνεκα
ἐποίεε ἀλλ' ὅκως βασιλέα Δαρεῖον λυπήσειε), ἔπεμψε ἐς τὴν
Φρυγίην ἄνδρα ἐπὶ τοὺς Παίονας τοὺς ἀπὸ Στρυμόνος ποταμοῦ
αἰχμαλώτους γενομένους ὑπὸ Μεγαβάζου, οἰκέοντας δὲ τῆς
Φρυγίης χῶρόν τε καὶ κώμην ἐπ' ἑωυτῶν, ὃς ἐπειδὴ ἀπίκετο
ἐς τοὺς Παίονας, ἔλεγε τάδε· Ἄνδρες Παίονες, ἔπεμψέ με 2
Ἀρισταγόρης ὁ Μιλήτου τύραννος σωτηρίην ὑποθησόμενον
ὑμῖν, ἤν περ βούλησθε πείθεσθαι. νῦν γὰρ Ἰωνίη πᾶσα
ἀπέστηκε ἀπὸ βασιλέος, καὶ ὑμῖν παρέχει σῴζεσθαι ἐπὶ τὴν
ὑμετέρην αὐτῶν· μέχρι μὲν θαλάσσης αὐτοῖσι ὑμῖν, τὸ δὲ

1 τὰς om. ABCP ἡ om. SVU 2 ταὐτὰ Schweighaeuser: ταῦτα L 5 εὐπετέως ABC τε om. C τε δὴ] δὴ V: δὲ S 6 τούτοισι SVU 7 εἰκὸς S σφας U: φας SV 8 ὑπέσχετο CP[1] 9 ἔοικε SVU 11 διαβαλεῖν PSVU 13 στρατηγὸν δὲ SVU αὐτέων CV 15 ἀρχαὶ PSVU 17 μὲν om. SVU 18 ὠφελείη SVU εἵνεκεν ἐποίησεν SVU 19 τὴν om. ABC 21 δὲ om. P[1]SVU 22 ἐπείτε SVU 24 ὁ om. ABC ὑμῖν ὑποθησόμενον PSVU 25 βούλεσθε AV: -εσθαι BC πείσεσθαι C

3 ἀπὸ τούτου ἡμῖν ἤδη μελήσει. ταῦτα δὲ ἀκούσαντες οἱ
Παίονες κάρτα τε ἀσπαστὸν ἐποιήσαντο καὶ ἀναλαβόντες
παῖδας καὶ γυναῖκας ἀπεδίδρησκον ἐπὶ θάλασσαν· οἱ δέ τινες
αὐτῶν καὶ κατέμειναν ἀρρωδήσαντες αὐτοῦ. ἐπείτε δὲ οἱ
Παίονες ἀπίκοντο ἐπὶ θάλασσαν, ἐνθεῦτεν ἐς Χίον διέ-
4 βησαν. ἐόντων δὲ ἤδη ἐν Χίῳ κατὰ πόδας ἐληλύθεε Περσέων
ἵππος πολλὴ διώκουσα τοὺς Παίονας· ὡς δὲ οὐ κατέλαβον,
ἐπηγγέλλοντο ἐς τὴν Χίον τοῖσι Παίοσι ὅκως ἂν ὀπίσω
ἀπέλθοιεν. οἱ δὲ Παίονες τοὺς λόγους οὐκ ἐνεδέκοντο, ἀλλ'
ἐκ Χίου μὲν Χῖοί σφεας ἐς Λέσβον ἤγαγον, Λέσβιοι δὲ ἐς
Δορίσκον ἐκόμισαν· ἐνθεῦτεν δὲ πεζῇ κομιζόμενοι ἀπίκοντο
ἐς Παιονίην.

99 Ἀρισταγόρης δέ, ἐπειδὴ οἵ τε Ἀθηναῖοι ἀπίκοντο εἴκοσι
νηυσί, ἅμα ἀγόμενοι Ἐρετριέων πέντε τριήρεας, οἳ οὐ τὴν
Ἀθηναίων χάριν ἐστρατεύοντο ἀλλὰ τὴν αὐτῶν Μιλησίων,
ὀφειλόμενά σφι ἀποδιδόντες (οἱ γὰρ δὴ Μιλήσιοι πρότερον
τοῖσι Ἐρετριεῦσι τὸν πρὸς Χαλκιδέας πόλεμον συνδιήνεικαν,
ὅτε περ καὶ Χαλκιδεῦσι ἀντία Ἐρετριέων καὶ Μιλησίων
Σάμιοι ἐβοήθεον), οὗτοι ὦν ἐπείτε σφι ἀπίκοντο καὶ οἱ ἄλλοι
σύμμαχοι παρῆσαν, ἐποιέετο στρατηίην ὁ Ἀρισταγόρης ἐς
2 Σάρδις. αὐτὸς μὲν δὴ οὐκ ἐστρατεύετο ἀλλ' ἔμενε ἐν Μιλήτῳ,
στρατηγοὺς δὲ ἄλλους ἀπέδεξε Μιλησίων εἶναι, τὸν ἑωυτοῦ
τε ἀδελφεὸν Χαροπῖνον καὶ τῶν ἄλλων ἀστῶν Ἑρμόφαντον.
100 ἀπικόμενοι δὲ τῷ στόλῳ τούτῳ Ἴωνες ἐς Ἔφεσον πλοῖα μὲν
κατέλιπον ἐν Κορησῷ τῆς Ἐφεσίης, αὐτοὶ δὲ ἀνέβαινον
χειρὶ πολλῇ, ποιεύμενοι Ἐφεσίους ἡγεμόνας [τῆς ὁδοῦ].
πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον, ἐνθεῦτεν ἐπείτε
ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο, αἱρέουσι Σάρδις οὐδενός
σφι ἀντιωθέντος, αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος τἆλλα

3 *τέκνα* SVU *ἀπεδίδρασκον* SVU 4 *αὐτέων* SV *καὶ* om. C 5 *ἀπικέατο* CP (it. 11, 13, 19) 8 *Παίοσι* om. SV 9 *ἐδέκοντο* SVU 17 *συνήνεικαν* ABC 18 *ἀντὶ* SV 19 *οἱ* om. C 21 *ἐν Μιλήτῳ ἔμενε* ABC 23 *τε* om. PSVU *ἀστῶν ἄλλον* ABC 25 *Κορήσῳ* C[c] (*Κορρ.* C[1]) : *Κορησσῷ* SVU 26 *τῆς ὁδοῦ* om. PSVU

πάντα· τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφρένης ἔχων
ἀνδρῶν δύναμιν οὐκ ὀλίγην. τὸ δὲ μὴ λεηλατῆσαι ἑλόντας 101
σφέας τὴν πόλιν ἔσχε τόδε. ἦσαν ἐν τῇσι Σάρδισι οἰκίαι
αἱ μὲν πλεῦνες καλάμιναι, ὅσαι δ' αὐτέων καὶ πλίνθιναι
ἦσαν, καλάμου εἶχον τὰς ὀροφάς. τουτέων δὴ μίαν τῶν τις
στρατιωτέων ὡς ἐνέπρησε, αὐτίκα ἀπ' οἰκίης ἐς οἰκίην ἰὸν τὸ
πῦρ ἐπενέμετο τὸ ἄστυ πᾶν. καιομένου δὲ τοῦ ἄστεος οἱ 2
Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι, ἀπολαμφθέντες
πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρὸς καὶ οὐκ
ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος, συνέρρεον ἔς τε τὴν ἀγορὴν
καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν, ὅς σφι ψῆγμα χρυσοῦ κατα-
φορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς ἀγορῆς ῥέει καὶ ἔπειτα
ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ, ὁ δὲ ἐς θάλασσαν· ἐπὶ τοῦτον
δὴ τὸν Πακτωλὸν καὶ ἐς τὴν ἀγορὴν ἁθροιζόμενοι οἵ τε Λυδοὶ
καὶ οἱ Πέρσαι ἠναγκάζοντο ἀμύνεσθαι. οἱ δὲ Ἴωνες ὁρῶντες 3
τοὺς μὲν ἀμυνομένους τῶν πολεμίων, τοὺς δὲ σὺν πλήθεϊ
πολλῷ προσφερομένους ἐξανεχώρησαν δείσαντες πρὸς τὸ
ὄρος τὸ Τμῶλον καλεόμενον, ἐνθεῦτεν δὲ ὑπὸ νύκτα ἀπαλ-
λάσσοντο ἐπὶ τὰς νέας. καὶ Σάρδιες μὲν ἐνεπρήσθησαν, ἐν 102
δὲ αὐτῇσι καὶ ἱρὸν ἐπιχωρίης θεοῦ Κυβήβης, τὸ σκηπτόμενοι
οἱ Πέρσαι ὕστερον ἀντενεπίμπρασαν τὰ ἐν Ἕλλησι ἱρά.
τότε δὲ οἱ Πέρσαι οἱ ἐντὸς Ἅλυος ποταμοῦ νομοὺς ἔχοντες
προπυνθανόμενοι ταῦτα συνηλίζοντο καὶ ἐβοήθεον τοῖσι
Λυδοῖσι. καί κως ἐν μὲν Σάρδισι οὐκέτι ἐόντας τοὺς Ἴωνας 2
εὑρίσκουσι, ἑπόμενοι δὲ κατὰ στίβον αἱρέουσι αὐτοὺς ἐν

1 ἐρύετο C P[1]: ἐρρύατο B S V 2 δύναμιν ἀνδρῶν P S V U ὀλίγων S [V] ἐλθόντας S V U 4 αἱ om. S V U καλάμινοι S V U (?) καὶ om. S V U 5 καλάμους A B C: καλάμη S [V] δὲ C 6 ὡς om. C ἐς P U: ἐπ' A B C: οἰκίης ἐς om. S V ἰὸν om. S V U 7 ἐνέμετο S 8 πόλει C P S U [V] λαμφθ. C 9 ἔσχατα περινεμομένου S V 10 ἔχοντες de Pauw: ἔχοντος L τε om. A B C 14 Πακτωλὸν] ποταμὸν P S V U 15 ὁρέοντες P S V U C (-ωντες) 16 ἀμυν. τῶν πολ. S quoque 18 τὸ Aldus: τὸν L 19 καὶ Σ. μὲν] αἱ δὲ Σάρδις A B C 20 τῶι A B C[c] (1) 21 οἱ om. A B C ἀντεμπίπρ. B: ἀντενεπίπρ. C: ἀντεπίμπρ. S V U 23 προσπυνθ. S V συνηυλίζοντο A B C

Ἐφέσῳ. καὶ ἀντετάχθησαν μὲν οἱ Ἴωνες, συμβαλόντες
3 δὲ πολλὸν ἑσσώθησαν. καὶ πολλοὺς αὐτῶν οἱ Πέρσαι
φονεύουσι, ἄλλους τε ὀνομαστούς, ἐν δὲ δὴ καὶ Εὐαλκίδην
στρατηγέοντα Ἐρετριέων, στεφανηφόρους τε ἀγῶνας ἀναραι-
ρηκότα καὶ ὑπὸ Σιμωνίδεω τοῦ Κηίου πολλὰ αἰνεθέντα. οἳ
δὲ αὐτῶν ἀπέφυγον τὴν μάχην, ἐσκεδάσθησαν ἀνὰ τὰς
πόλιας.

103 Τότε μὲν δὴ οὕτω ἠγωνίσαντο· μετὰ δὲ Ἀθηναῖοι μὲν
τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας ἐπικαλεομένου σφέας
πολλὰ δι' ἀγγέλων Ἀρισταγόρεω οὐκ ἔφασαν τιμωρήσειν
σφι. Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες (οὕτω
γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον) οὐδὲν δὴ ἧσσον τὸν
2 πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο. πλώσαντες δὲ ἐς τὸν
Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλις πάσας
τὰς ταύτῃ ὑπ' ἑωυτοῖσι ἐποιήσαντο, ἐκπλώσαντές τε ἔξω
τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι
σύμμαχον εἶναι· καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλο-
μένην συμμαχέειν, ὡς ἐνέπρησαν τὰς Σάρδις, τότε σφι
104 καὶ αὕτη προσεγένετο. Κύπριοι δὲ ἐθελονταί σφι πάντες
προσεγένοντο πλὴν Ἀμαθουσίων· ἀπέστησαν γὰρ καὶ οὗτοι
ὧδε ἀπὸ Μήδων. ἦν Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων
βασιλέος ἀδελφεὸς νεώτερος, Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ
2 Εὐέλθοντος παῖς. οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον
τὸν Γόργον παρηγορέετο ἀπίστασθαι ἀπὸ βασιλέος, τότε δέ,
ὡς καὶ τοὺς Ἴωνας ἐπύθετο ἀπεστάναι, πάγχυ ἐπικείμενος
ἐνῆγε. ὡς δὲ οὐκ ἔπειθε τὸν Γόργον, ἐνθαῦτά μιν φυλάξας

2 αὐτέων A B C 3 Εὐελκίδην A B C: Εὐαλκίδεα S [V] 4 ἀναιρ. S: εὐραιρ. V: ἀραιρ. U 5 αιρεθέντα S V U 6 αὐτέων C αὐτίκα ἀπέφυγον P S V U 8 οἱ Ἀθηναῖοι V U μὲν om. S V U 9 ἐπικαλεομένου Gronov: -νους L 11 σφι Stein: σφίσι L 12 δὴ om. P S V U 13 ἐσκευάδατο C 14 πόλιας P S V U: πόλεις C ἁπάσας U 15 τὰς om. C 16 σφισι S V U 19 αὐτὴ S V ἐθελοντέ C: -τί S V U[1] πάντες om. S V U 20 μὲν γὰρ S V U, nescio an recte, cf. Dem. xx 139 21 ὧδε om. S V U[1] 22 Εἰρώμου Noeldeke 23 ἀνὴρ S V 26 ὡς . . . Γόργον (Γόγον A B: λόγον C) om. S V

ἐξελθόντα τὸ ἄστυ τὸ Σαλαμινίων ὁ Ὀνήσιλος ἅμα τοῖσι
ἑωυτοῦ στασιώτῃσι ἀπεκλήισε τῶν πυλέων. Γόργος μὲν δὴ 3
στερηθεὶς τῆς πόλιος ἔφευγε ἐς Μήδους, Ὀνήσιλος δὲ ἦρχε
Σαλαμῖνος καὶ ἀνέπειθε πάντας Κυπρίους συναπίστασθαι.
τοὺς μὲν δὴ ἄλλους ἀνέπεισε, Ἀμαθουσίους δὲ οὐ βουλομένους
οἱ πείθεσθαι ἐπολιόρκεε προσκατήμενος.

Ὀνήσιλος μέν νυν ἐπολιόρκεε Ἀμαθοῦντα, βασιλέϊ δὲ 105
Δαρείῳ ὡς ἐξαγγέλθη Σάρδις ἁλούσας ἐμπεπρῆσθαι ὑπό τε
Ἀθηναίων καὶ Ἰώνων, τὸν δὲ ἡγεμόνα γενέσθαι τῆς συλλογῆς
ὥστε ταῦτα συνυφανθῆναι τὸν Μιλήσιον Ἀρισταγόρην, πρῶτα
μὲν λέγεται αὐτόν, ὡς ἐπύθετο ταῦτα, Ἰώνων οὐδένα λόγον
ποιησάμενον, εὖ εἰδότα ὡς οὗτοί γε οὐ καταπροΐξονται ἀπο-
στάντες, εἰρέσθαι οἵτινες εἶεν οἱ Ἀθηναῖοι, μετὰ δὲ πυθόμενον
αἰτῆσαι τὸ τόξον, λαβόντα δὲ καὶ ἐπιθέντα ὀϊστὸν ἄνω πρὸς
τὸν οὐρανὸν ἀπεῖναι, καί μιν ἐς τὸν ἠέρα βάλλοντα εἰπεῖν·
Ὦ Ζεῦ, ἐκγενέσθαι μοι Ἀθηναίους τείσασθαι, εἴπαντα δὲ 2
ταῦτα προστάξαι ἑνὶ τῶν θεραπόντων δείπνου προκειμένου
αὐτῷ ἐς τρὶς ἑκάστοτε εἰπεῖν· Δέσποτα, μέμνεο τῶν Ἀθη-
ναίων. προστάξας δὲ ταῦτα εἶπε, καλέσας ἐς ὄψιν Ἱστιαῖον 106
τὸν Μιλήσιον, τὸν ὁ Δαρεῖος κατεῖχε χρόνον ἤδη πολλόν·
Πυνθάνομαι, Ἱστιαῖε, ἐπίτροπον τὸν σόν, τῷ σὺ Μίλητον
ἐπέτρεψας, νεώτερα ἐς ἐμὲ πεποιηκέναι πρήγματα· ἄνδρας
γάρ μοι ἐκ τῆς ἑτέρης ἠπείρου ἐπαγαγὼν καὶ Ἴωνας σὺν
αὐτοῖσι τοὺς δώσοντας ἐμοὶ δίκην τῶν ἐποίησαν, τούτους
ἀναγνώσας ἅμα ἐκείνοισι ἕπεσθαι Σαρδίων με ἀπεστέρηκε.
νῦν ὦν κῶς τοι ταῦτα φαίνεται ἔχειν καλῶς; κῶς δὲ ἄνευ 2
τῶν σῶν βουλευμάτων τοιοῦτόν τι ἐπρήχθη; ὅρα μὴ ἐξ

2 στρατιώτῃσι P[1] S V U[1] δὴ om. S V U 6 πείσ. C προσκατή-μενος . . . ἐπολιόρκεε om. B C 8 ἐμπεπρῆσθαι A B C E Pap. Oxyrh. 695 : ἐμπρησθῆναι rell. 9 τῶν V γενέσθαι om. S 13 οἱ om. E S 14 πρὸς] ἐς P S U : εἰς V 15 ἀφεῖναι P S V U βαλοντα S V U 16 ἐγγενέσθαι S V U : γενέσθαι Eust. Il. 248 τίσασθαι L 20 δὴ A B C 22 πεποιηκέναι ἐς ἐμὲ S V U 25 ἀπεστέρησε A B C P 26 φαίνεται ταῦτα S V U 27 τούτων τι P[1] S V U

3 ὑστέρης σεωυτὸν ἐν αἰτίῃ σχῇς. εἶπε πρὸς ταῦτα Ἱστιαῖος·
Βασιλεῦ, κοῖον ἐφθέγξαο ἔπος, ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ
τοῦ σοί τι ἢ μέγα ἢ σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν;
τί δ' ἂν ἐπιδιζήμενος ποιοῖμι ταῦτα, τεῦ δὲ ἐνδεὴς ἐών; τῷ
πάρα μὲν πάντα ὅσα περ σοί, πάντων δὲ πρὸς σέο βουλευ-
4 μάτων ἐπακούειν ἀξιεῦμαι. ἀλλ' εἴπερ τι τοιοῦτον οἷον σὺ
εἴρηκας πρήσσει ὁ ἐμὸς ἐπίτροπος, ἴσθι αὐτὸν ἐπ' ἑωυτοῦ
βαλόμενον πεπρηχέναι. ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι
τὸν λόγον, ὅκως τι Μιλήσιοι καὶ ὁ ἐμὸς ἐπίτροπος νεώτερον
πρήσσουσι περὶ πρήγματα τὰ σά· εἰ δ' ἄρα τι τοιοῦτο ποιεῦσι
καὶ σὺ τὸ ἐὸν ἀκήκοας, ὦ βασιλεῦ, μάθε οἷον πρῆγμα
5 ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας. Ἴωνες
γὰρ οἴκασι ἐμεῦ ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν
πάλαι ἵμερον εἶχον· ἐμέο δ' ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία
πόλις ὑπεκίνησε. νῦν ὦν ὡς τάχος ἄφες με πορευθῆναι ἐς
Ἰωνίην, ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν
Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρί-
6 θετον παραδῶ. ταῦτα δὲ κατὰ νόον τὸν σὸν ποιήσας θεοὺς
ἐπόμνυμι τοὺς βασιληίους μὴ μὲν πρότερον ἐκδύσεσθαι τὸν
ἔχων κιθῶνα καταβήσομαι ἐς Ἰωνίην, πρὶν ἄν τοι Σαρδὼ
107 νῆσον τὴν μεγίστην δασμοφόρον ποιήσω. Ἱστιαῖος μὲν δὴ
λέγων ταῦτα διέβαλλε, Δαρεῖος δὲ ἐπείθετο καί μιν ἀπίει,
ἐντειλάμενος, ἐπεὰν τὰ ὑπέσχετό οἱ ἐπιτελέα ποιήσῃ, παρα-
γίνεσθαί οἱ ὀπίσω ἐς τὰ Σοῦσα.

108 Ἐν ᾧ δὲ ἡ ἀγγελίη τε περὶ τῶν Σαρδίων παρὰ βασιλέα
ἀνήιε καὶ Δαρεῖος τὰ περὶ τὸ τόξον ποιήσας Ἱστιαίῳ ἐς
λόγους ἦλθε καὶ Ἱστιαῖος μεμετιμένος ὑπὸ Δαρείου ἐκομίζετο

1 σεαυτὸν ABV   ἔχῃς AB : ἔχεις C   3 σύ SV   λυπηρὸν ἔμελλεν SVU   4 ἐπιδειζ. B   ποιέοιμι PSVU   5 περ σί V : πέρσησι S   6 τι] τοι C   7 πρήσσειν VU   ἑωυτῷ SV   8 βαλλ. ABSVU   πεποιηκέναι ABC   10 ποιεῦσι τοιοῦτον SVU   13 ἥκασιν SV   15 με ἄφες PSVU   ἐς om. SV   16 ἐκεῖνά SVU   καταρτήσω ABCP   19 ἐκδύσεσθαι Krueger : -σασθαι L   20 χιτῶνα SVU   σοι ABC   21 δὴ om. ABCP   24 οἱ om. ABC   25 τε περὶ om. ABC   βασιλεῖ SVU   27 μεμετιμένος Pᶜ : μεμετημένος P¹ SVU : μεμετειμένος ABC

ἐπὶ θάλασσαν, ἐν τούτῳ παντὶ τῷ χρόνῳ ἐγίνετο τάδε·
πολιορκέοντι τῷ Σαλαμινίῳ Ὀνησίλῳ Ἀμαθουσίους ἐξαγ-
γέλλεται νηυσὶ στρατιὴν πολλὴν ἄγοντα Περσικὴν Ἀρτύβιον
ἄνδρα Πέρσην προσδόκιμον ἐς τὴν Κύπρον εἶναι. πυθό- 2
μενος δὲ ταῦτα ὁ Ὀνήσιλος κήρυκας διέπεμπε ἐς τὴν Ἰωνίην
ἐπικαλεύμενός σφεας. Ἴωνες δὲ οὐκ ἐς μακρὴν βουλευσά-
μενοι ἧκον πολλῷ στόλῳ. Ἴωνές τε δὴ παρῆσαν ἐς τὴν
Κύπρον καὶ οἱ Πέρσαι νηυσὶ διαβάντες ἐκ τῆς Κιλικίης
ἤισαν ἐπὶ τὴν Σαλαμῖνα πεζῇ· τῇσι δὲ νηυσὶ οἱ Φοίνικες
περιέπλεον τὴν ἄκρην αἳ καλεῦνται Κληίδες τῆς Κύπρου.
τούτου δὲ τοιούτου γινομένου ἔλεξαν οἱ τύραννοι τῆς Κύπρου, 109
συγκαλέσαντες τῶν Ἰώνων τοὺς στρατηγούς· Ἄνδρες Ἴωνες,
αἵρεσιν ὑμῖν δίδομεν ἡμεῖς οἱ Κύπριοι ὁκοτέροισι βούλεσθε
προσφέρεσθαι [ἢ Πέρσῃσι ἢ Φοίνιξι]. εἰ μὲν γὰρ πεζῇ 2
βούλεσθε ταχθέντες Περσέων διαπειρᾶσθαι, ὥρη ἂν εἴη
ὑμῖν ἐκβάντας ἐκ τῶν νεῶν τάσσεσθαι πεζῇ, ἡμέας δὲ ἐς
τὰς νέας ἐσβαίνειν τὰς ὑμετέρας Φοίνιξι ἀνταγωνιευμένους·
εἰ δὲ Φοινίκων μᾶλλον βούλεσθε διαπειρᾶσθαι, ποιέειν χρεόν
ἐστι ὑμέας, ὁκότερα ἂν δὴ τούτων ἕλησθε, ὅκως τὸ κατ'
ὑμέας ἔσται ἥ τε Ἰωνίη καὶ ἡ Κύπρος ἐλευθέρη. εἶπαν 3
Ἴωνες πρὸς ταῦτα· Ἡμέας [δὲ] ἀπέπεμψε τὸ κοινὸν τῶν
Ἰώνων φυλάξοντας τὴν θάλασσαν, ἀλλ' οὐκ ἵνα Κυπρίοισι
τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα.
ἡμεῖς μέν νυν ἐπ' οὗ ἐτάχθημεν, ταύτῃ πειρησόμεθα εἶναι
χρηστοί· ὑμέας δὲ χρεόν ἐστι, ἀναμνησθέντας οἷα ἐπάσχετε
δουλεύοντες πρὸς τῶν Μήδων, γίνεσθαι ἄνδρας ἀγαθούς.
Ἴωνες μὲν τούτοισι ἀμείψαντο· μετὰ δὲ ἡκόντων ἐς τὸ 110

5 ὁ om. ABCS διέπεμψεν SV 6 ἐπικαλεόμενός ABC
9 ἤισαν AB : ἴεσαν SVU 10 περιέπλωον PSVU Κλῆ(ι)δες
ABSVU 11 δὲ] δὲ τοῦ C γεν. S 14 ἢ . . Φοίνιξι om. SVU
15 ὑμῖν εἴη SVU 16 νηῶν SV 17 -νιουμένους PSVU 21 δὲ
om. PSVU ἔπεμψε τὰ κοινὰ SVU 22 φυλάξαντας CSVU
οὐχ L 23 Πέρσῃσι πεζῇ PSVU 24 ἐπ' οὗ] ὅκου PSVU
εἶναι χρηστοί] χρηστοὶ γενέσθαι PSVU

πεδίον τὸ Σαλαμινίων τῶν Περσέων διέτασσον οἱ βασιλέες
τῶν Κυπρίων τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους
στρατιώτας ἀντιτάσσοντες, Σαλαμινίων δὲ καὶ Σολίων
ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι. Ἀρτυβίῳ
δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο
111 Ὀνήσιλος. ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον
πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν. πυθόμενος ὦν ταῦτα ὁ
Ὀνήσιλος, ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κάρ, τὰ δὲ
πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος, εἶπε πρὸς
2 τοῦτον· Πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν
καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ.
σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας
3 πλῆξαι, εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον. εἶπε πρὸς
ταῦτα ὁ ὀπέων αὐτοῦ· Ὦ βασιλεῦ, ἕτοιμος μὲν ἐγώ εἰμι
ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν καὶ πάντως τὸ
ἂν σὺ ἐπιτάσσῃς· ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι
4 πρήγμασι προσφερέστερον, φράσω. βασιλέα μὲν καὶ
στρατηγὸν χρεὸν εἶναί φημι βασιλέϊ τε καὶ στρατηγῷ
προσφέρεσθαι (ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν, μέγα
τοι γίνεται, καὶ δεύτερα, ἢν σὲ ἐκεῖνος, τὸ μὴ γένοιτο, ὑπὸ
ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή), ἡμέας δὲ τοὺς
ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς
ἵππον· τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς· ἐγὼ γάρ τοι
ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον.
112 ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ
καὶ νηυσί. νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην

3 Σολιέων ἀποδέξαντες SVU 5 ἐθελοντὶ SVU 7 ἀντιτάσσεσθαι PSVU: ἀνίστασθαι Eust. Dion. 374 ὁ om. S 8 γένος μὲν κὰρ τὰ δὲ AB: γενόμενος μὲν καὶ τὰ PSV: γενόμ. μὲν τὰ U: γενόμ. κάρτα δὲ C^1: γενόμ. μὲν κὰρ τὰ δὲ C^c 9 πολεμήια V κάρτα] ἔργα S πλέως ABC 11 προσενεχθῇ PSVUC^1 12 αὐτίκα εἰπε(ν) PSVU 14 ὀπέων Dindorf: ὀπάων L (παύων C) 16 σὺ om. SVU, post ἐπιτάσσῃς (-τάσης VU) P ἔμοιγε] γε SV σοῖσι om. C 17 προφερ. SVU: προσφορέστερον Stein 18 τε om. ABC 20 δεύτερον ABC 21 ἀξιόχρεω L 25 μετὰ αὐτίκα VU: μετὰ S 26 νυν om. SVU

τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων Σάμιοι
ἠρίστευσαν· πεζῇ δέ, ὡς συνῆλθον τὰ στρατόπεδα, συμπε-
σόντα ἐμάχοντο. κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους 2
τάδε ἐγίνετο· ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον ὁ Ἀρτύ-
βιος ἐπὶ τοῦ ἵππου κατήμενος, ὁ Ὀνήσιλος κατὰ συνεθήκατο
τῷ ὑπασπιστῇ παίει προσφερόμενον [αὐτὸν] τὸν Ἀρτύβιον·
ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν τοῦ Ὀνησίλου
ἀσπίδα, ἐνθαῦτα ὁ Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ
ἵππου τοὺς πόδας. Ἀρτύβιος μὲν δὴ ὁ στρατηγὸς τῶν
Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ· μαχομένων δὲ 113
καὶ τῶν ἄλλων Στησήνωρ, τύραννος ἐὼν Κουρίου, προδιδοῖ
ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν. οἱ δὲ
Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι. προδόντων
δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια
ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίεον. γινομένων δὲ
τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων. τε- 2
τραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε ἔπεσον πολλοὶ καὶ
δὴ καὶ Ὀνήσιλός τε ὁ Χέρσιος, ὅς περ τὴν Κυπρίων ἀπό-
στασιν ἔπρηξε, καὶ ὁ Σολίων βασιλεὺς Ἀριστόκυπρος ὁ
Φιλοκύπρου, Φιλοκύπρου δὲ τούτου τὸν Σόλων ὁ Ἀθηναῖος
ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα.
Ὀνησίλου μέν νυν Ἀμαθούσιοι, ὅτι σφέας ἐπολιόρκησε, 114
ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς Ἀμαθοῦντα καί μιν
ἀνεκρέμασαν ὑπὲρ τῶν πυλέων. κρεμαμένης δὲ τῆς κεφαλῆς
καὶ ἤδη ἐούσης κοίλης ἑσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν
κηρίων μιν ἐνέπλησε. τούτου δὲ γενομένου τοιούτου (ἐχρέ- 2
ωντο γὰρ περὶ αὐτῆς οἱ Ἀμαθούσιοι) ἐμαντεύθη σφι τὴν
μὲν κεφαλὴν κατελόντας θάψαι, Ὀνησίλῳ δὲ θύειν ὡς ἥρωι

1 ὑπερεβάλλοντο B 2 συνῆλθε A B C P 5 κατὰ τὰ P S V U ξυνεθήκατο L 6 αὐτὸν om. S V U 7 ἐπιβάλοντος S V alt. τοῦ om. P 8 Κὰρ] ὀπάων S 11 ἄλλων ⟨εὖ⟩ Gomperz 12 αὐτὸν A B C 14 δὲ] δὲ καὶ C 15 ἐποίεε A B C 16 οἱ Π. ἦσαν S V 17 δὲ] τε S V 19 Σολιέων S V U 24 ἀπεκρέμασαν P S V U κρεμασμένης V 25 οὔσης ἤδη P S V U 26 μὲν C ἐνέπλησαν S ἐχρέοντο P V : ἐχρίοντο S 27 οἱ om. S 28 μὲν om. P S V U

ἀνὰ πᾶν ἔτος, καί σφι ποιεῦσι ταῦτα ἄμεινον συνοίσεσθαι.
115 Ἀμαθούσιοι μέν νυν ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμεῦ,
Ἴωνες δὲ οἱ ἐν Κύπρῳ ναυμαχήσαντες ἐπείτε ἔμαθον τὰ
πρήγματα τὰ Ὀνησίλου διεφθαρμένα καὶ τὰς πόλις τῶν
Κυπρίων πολιορκευμένας τὰς ἄλλας πλὴν Σαλαμῖνος, ταύτην
δὲ Γόργῳ τῷ προτέρῳ βασιλέϊ τοὺς Σαλαμινίους παραδόντας,
αὐτίκα μαθόντες οἱ Ἴωνες ταῦτα ἀπέπλεον ἐς τὴν Ἰωνίην.
2 τῶν δὲ ἐν Κύπρῳ πολίων ἀντέσχε χρόνον ἐπὶ πλεῖστον
πολιορκευμένη Σόλοι, τὴν πέριξ ὑπορύσσοντες τὸ τεῖχος
πέμπτῳ μηνὶ εἷλον οἱ Πέρσαι.
116 Κύπριοι μὲν δὴ ἐνιαυτὸν ἐλεύθεροι γενόμενοι αὖτις ἐκ
νέης κατεδεδούλωντο· Δαυρίσης δὲ ἔχων Δαρείου θυγατέρα
καὶ Ὑμαίης τε καὶ Ὀτάνης, ἄλλοι Πέρσαι στρατηγοί,
ἔχοντες καὶ οὗτοι Δαρείου θυγατέρας, ἐπιδιώξαντες τοὺς ἐς
Σάρδις στρατευσαμένους Ἰώνων καὶ ἐσαράξαντές σφεας ἐς
τὰς νέας, τῇ μάχῃ ὡς ἐπεκράτησαν, τὸ ἐνθεῦτεν ἐπιδιελό-
117 μενοι τὰς πόλις ἐπόρθεον. Δαυρίσης μὲν τραπόμενος πρὸς
τὰς ἐν Ἑλλησπόντῳ πόλις εἷλε μὲν Δάρδανον, εἷλε δὲ
Ἄβυδόν τε καὶ Περκώτην καὶ Λάμψακον καὶ Παισόν· ταύτας
μὲν ἐπ᾽ ἡμέρῃ ἑκάστῃ αἵρεε, ἀπὸ δὲ Παισοῦ ἐλαύνοντί οἱ
ἐπὶ Πάριον πόλιν ἦλθε ἀγγελίη τοὺς Κᾶρας τὠυτὸ Ἴωσι
φρονήσαντας ἀπεστάναι ἀπὸ Περσέων. ἀποστρέψας ὦν ἐκ
118 τοῦ Ἑλλησπόντου ἤλαυνε τὸν στρατὸν ἐπὶ τὴν Καρίην. καί
κως ταῦτα τοῖσι Καρσὶ ἐξαγγέλθη πρότερον ἢ τὸν Δαυρίσην
ἀπικέσθαι. πυθόμενοι δὲ οἱ Κᾶρες συνελέγοντο ἐπὶ Λευκάς
τε στήλας καλεομένας καὶ ποταμὸν Μαρσύην, ὃς ῥέων ἐκ τῆς
2 Ἰδριάδος χώρης ἐς τὸν Μαίανδρον ἐκδιδοῖ. συλλεχθέντων δὲ

1 ἄμεινον . . . ταῦτα om. C συνήσεσθαι SV 2 νυν om. AB μέχρις SV 3 οἱ om. C 4 τὰ om. ABC πόλιας PSVU: πόλεις C (it. 17, 18) 5 πολιορκεομ. SVU (it. 9) 7 ἀπέπλωον PSVU 8 δὲ Κυπρίων SVU χρόνον ἀντέσχε SVU 13 καὶ ἄλλοι PSVU 14 ἐν ABCSVU 15 Σάρδισι ABCU: Σάρδι S[V] 19 Περκώπην P[1] V: περιώπην S Πεσόν SVU 20 ἡμέρης ἑκάστης PSVU ἑκάστην Madvig et Nitzsch Πεσοῦ SV 21 ἦλθέ οἱ ABC 22 ἀποτρέψας SV 24 ἢ] πρηνὶ V: πρὶν ἢ PSU

τῶν Καρῶν ἐνθαῦτα ἐγίνοντο βουλαὶ ἄλλαι τε πολλαὶ καὶ
ἀρίστη γε δοκέουσα εἶναι ἐμοὶ Πιξωδάρου τοῦ Μαυσώλου
ἀνδρὸς Κινδυέος, ὃς τοῦ Κιλίκων βασιλέος Συεννέσιος εἶχε
θυγατέρα. τούτου τοῦ ἀνδρὸς ἡ γνώμη ἔφερε διαβάντας
τὸν Μαίανδρον τοὺς Κᾶρας καὶ κατὰ νώτου ἔχοντας τὸν
ποταμὸν οὕτω συμβάλλειν, ἵνα μὴ ἔχοντες ὀπίσω φεύγειν
οἱ Κᾶρες αὐτοῦ τε μένειν ἀναγκαζόμενοι γενοίατο ἔτι ἀμεί-
νονες τῆς φύσιος. αὕτη μέν νυν οὐκ ἐνίκα ἡ γνώμη, ἀλλὰ 3
τοῖσι Πέρσῃσι κατὰ νώτου γίνεσθαι τὸν Μαίανδρον μᾶλλον
ἢ σφίσι, δηλαδὴ ἢν φυγὴ τῶν Περσέων γένηται καὶ
ἑσσωθέωσι τῇ συμβολῇ, ὡς οὐκ ἀπονοστήσουσι ἐς τὸν
ποταμὸν ἐσπίπτοντες. μετὰ δὲ παρεόντων καὶ διαβάντων 119
τὸν Μαίανδρον τῶν Περσέων ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ
συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο
ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν, τέλος δὲ ἑσσώθησαν διὰ
πλῆθος. Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους,
Καρῶν δὲ ἐς μυρίους. ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν 2
κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν, μέγα τε
καὶ ἅγιον ἄλσος πλατανίστων. μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν
Κᾶρές εἰσι οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι. κατειληθέντες
δὲ ὧν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης, ὁκότερα ἢ
παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν
τὴν Ἀσίην ἄμεινον πρήξουσι. βουλευομένοισι δέ σφι ταῦτα 120
παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμ-
μαχοι. ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο
μετῆκαν, οἱ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο. καὶ

1 γίνονται A[1] 2 ἐμὴ V: ἐμοὶ ἡ Herwerden Πιξοδ. PSVU 3 Κυινδέος Meineke 6 μήτε Stein σχόντες SVU 7 γινοίατο ABC 9 μᾶλλον om. SVU 10 ἵνα ἢν PSVU 11 ἀπο-νοστήσωσι C[1] S [V] 12 ἐμπίπτοντες SV 13 τῶν Π. τὸν Μ. SVU 14 συνεβάλοντο τε SV 16 ἄνδρες ἐς om. SVU χιλίους C: δισχίλιοι SVU 17 δὲ μύριοι SVU αὐτέων CPVU 18 Λάβρανδα C: Λάβρυνδα PSVU 19 ἴσμεν A B C[c] (1) 21 δὲ ὧν] τῶν C: ὧν PSVU ἢ del. Cobet 22 Πέρσῃσι om. SVU 23 πρήξωσι C[1] 24 οἱ σύμμαχοι αὐτέων SVU 25 τὸ SVU ἃ ἐβούλοντο SVU 26 πολεμεῖν L

ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι
ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν· πεσόντων δὲ τῶν πάντων
121 πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν. μετὰ δὲ τοῦτο τὸ
τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες. πυθόμενοι
γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις
σφέων, ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν, ἐς τὴν ἐμπεσόντες
οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ
αὐτῶν, Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης· σὺν δέ σφι
ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω. τοῦ δὲ λόχου τούτου ἡγεμὼν
ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασεύς. οὗτοι μέν νυν
122 τῶν Περσέων οὕτω διεφθάρησαν, Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν
τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων,
τραπόμενος ἐς τὴν Προποντίδα εἷλε Κίον τὴν Μυσίην.
2 ταύτην δὲ ἐξελών, ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοι-
πέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης, καταλιπὼν
τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν,
καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται, εἷλε
δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν.
αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν
123 τῇ Τρῳάδι. οὗτος μὲν δὴ οὕτως ἐτελεύτησε, Ἀρταφρένης
δὲ ὁ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης ὁ τρίτος στρατηγὸς
ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρα-
τεύεσθαι. Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι, Αἰολέων
124 δὲ Κύμην. ἁλισκομένων δὲ τῶν πολίων, ἦν γάρ, ὡς διέδεξε,
Ἀρισταγόρης ὁ Μιλήσιος ψυχὴν οὐκ ἄκρος, ὃς ταράξας

2 πλεῦν SVU τῶν πάντων om. PSVU 3 Μιλήσιοι μάλ. SV: Μιλησίων μάλ. PU 4 ἐμαχέσαντο SVU 5 πόλιας VU: πόλεας S: πόλεις C 6 ἐν Πηδάσῳ H. Stephanus: ἐν πιδάσωι AB: ἐμπιδάσωι C: ἐπὶ δάσωι P: ἐπὶ λασοῖσιν SVU: ἐπὶ Μυλάσοισι Wesseling ἐσπεσόντες U 8 αὐτέων SVU Λαυρ. AB (it. 15) Ἁρμόγης SVU Σισαμ. P: Σισαμάγκης U: Συσαμάγκης SV 9 τούτου δὲ τοῦ λόχου SVU 10 Ἰβαλλώνιος C: Ἰβανώλιος P: εἰβανωλαιος SVU Μυλασσεύς L 12 ἐν SV Σάρδι S[V] 17 ἑλιάδα SV 18 ἀπολειφθέντας SVU 19 τε] μὲν PSVU ἐτελεύτησε SVU 22 ἐτάχθησαν om. SVU 24 ἁλισκο-μενέων ABC

τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν
ἐβούλευε ὁρῶν ταῦτα· πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα
Δαρεῖον ὑπερβαλέσθαι· πρὸς ταῦτα δὴ ὦν συγκαλέσας τοὺς 2
συστασιώτας ἐβουλεύετο, λέγων ὡς ἄμεινον σφίσι εἴη κρη-
σφύγετόν τι ὑπάρχον εἶναι, ἢν ἄρα ἐξωθέωνται ἐκ τῆς
Μιλήτου, εἴτε δὴ ὦν ἐς Σαρδὼ ἐκ τοῦ τόπου τούτου ἄγοι
ἐς ἀποικίην, εἴτε ἐς Μύρκινον τὴν Ἠδωνῶν, τὴν Ἱστιαῖος
ἐτείχεε παρὰ Δαρείου δωρεὴν λαβών. ταῦτα ἐπειρώτα ὁ
Ἀρισταγόρης. Ἑκαταίου μέν νυν τοῦ Ἡγησάνδρου, ἀνδρὸς 125
λογοποιοῦ, τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε ἡ
γνώμη, ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην
ἄγειν, ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου· ἔπειτα δὲ ἐκ ταύτης
ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον. ταῦτα μὲν δὴ 126
Ἑκαταῖος συνεβούλευε, αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ πλείστη
γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν. τὴν μὲν δὴ Μίλητον
ἐπιτρέπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ, αὐτὸς δὲ
παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην
καὶ ἔσχε τὴν χώρην ἐπ' ἣν ἐστάλη. ἐκ δὲ ταύτης ὁρμώ- 2
μενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε ὁ Ἀρισταγόρης καὶ
ὁ στρατὸς αὐτοῦ, πόλιν περικατήμενος καὶ βουλομένων τῶν
Θρηίκων ὑποσπόνδων ἐξιέναι.

1 μεγάλα πρήγματα SVU 2 ὁρέων CPSVU οἱ om. SV ἀδύνατον S [V] 3 ὑπερβαλλέσθαι V 4 σφι C[1] P 5 εἶναι om. C 8 ἐτείχισε SVU 10 τουτέων Aldus : τούτων ABCP : τούτου SVU 14 πλείστη ἡ Stein 15 ἦν om. SV ἀπαγαγεῖν SVU 19 ὁ om. SV

ΙΣΤΟΡΙΩΝ Ζ

1 Ἀρισταγόρης μέν νυν Ἰωνίην ἀποστήσας οὕτω τελευτᾷ,
Ἱστιαῖος δὲ ὁ Μιλήτου τύραννος μεμετιμένος ὑπὸ Δαρείου
παρῆν ἐς Σάρδις. ἀπιγμένον δὲ αὐτὸν ἐκ τῶν Σούσων
εἴρετο Ἀρταφρένης ὁ Σαρδίων ὕπαρχος κατὰ κοῖόν τι δοκέοι
Ἴωνας ἀπεστάναι· ὁ δὲ οὔτε εἰδέναι ἔφη ἐθώμαζέ τε τὸ
γεγονὸς ὡς οὐδὲν δῆθεν τῶν παρεόντων πρηγμάτων ἐπιστά-
2 μενος. ὁ δὲ Ἀρταφρένης ὁρῶν αὐτὸν τεχνάζοντα εἶπε,
εἰδὼς τὴν ἀτρεκείην τῆς ἀποστάσιος· Οὕτω τοι, Ἱστιαῖε,
ἔχει κατὰ ταῦτα τὰ πρήγματα· τοῦτο τὸ ὑπόδημα ἔρραψας
2 μὲν σύ, ὑπεδήσατο δὲ Ἀρισταγόρης. Ἀρταφρένης μὲν
ταῦτα ἐς τὴν ἀπόστασιν ἔχοντα εἶπε, Ἱστιαῖος δὲ δείσας
ὡς συνιέντα Ἀρταφρένεα ὑπὸ τὴν πρώτην ἐπελθοῦσαν νύκτα
ἀπέδρη ἐπὶ θάλασσαν, βασιλέα Δαρεῖον ἐξηπατηκώς· ὃς
Σαρδὼ νῆσον τὴν μεγίστην ὑποδεξάμενος κατεργάσεσθαι
ὑπέδυνε τῶν Ἰώνων τὴν ἡγεμονίην τοῦ πρὸς Δαρεῖον πολέμου.
2 διαβὰς δὲ ἐς Χίον ἐδέθη ὑπὸ Χίων, καταγνωσθεὶς πρὸς
αὐτῶν νεώτερα πρήσσειν πρήγματα ἐς αὐτοὺς ἐκ Δαρείου.
μαθόντες μέντοι οἱ Χῖοι τὸν πάντα λόγον, ὡς πολέμιος εἴη
3 βασιλέϊ, ἔλυσαν αὐτόν. ἐνθαῦτα δὴ εἰρωτώμενος ὑπὸ τῶν
Ἰώνων ὁ Ἱστιαῖος κατ' ὅ τι προθύμως οὕτως ἐπέστειλε τῷ
Ἀρισταγόρῃ ἀπίστασθαι ἀπὸ βασιλέος καὶ κακὸν τοσοῦτον
εἴη Ἴωνας ἐξεργασμένος, τὴν μὲν γενομένην αὐτοῖσι αἰτίην
οὐ μάλα ἐξέφαινε, ὁ δὲ ἔλεγέ σφι ὡς βασιλεὺς Δαρεῖος

1 ἐτελευτα R S V 2 μεμετημένος R S V P[1] 3 ἐν S V Σάρδι S [V] 4 ἤρετο A B C 5 ἐθωυμ. P R S V 7 ὀρέων A B C P 9 ὑπόδειγμα R 10 ὑπεδύσατο S 14 Σαρδων C R V νήσων P R V -ξόμενος R V κατεργάσεσθαι P : -σασθαι rell. 16 πρὸς] ὑπ' P R S V 17 ἑωυτοὺς R S V 19 δὲ P[t] R S V 20 ἐπέστελε C 22 ἐξεργασάμενος R S V γενομένην] νυν S V ἐν αὐτοῖσιν R S V

ἐβουλεύσατο Φοίνικας μὲν ἐξαναστήσας ἐν τῇ Ἰωνίῃ
κατοικίσαι, Ἴωνας δὲ ἐν τῇ Φοινίκῃ, καὶ τούτων εἵνεκα
ἐπιστείλειε. οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου
ἐδειμάτου τοὺς Ἴωνας. μετὰ δὲ ὁ Ἱστιαῖος δι' ἀγγέλου 4
ποιεύμενος Ἑρμίππου ἀνδρὸς Ἀταρνείτεω τοῖσι ἐν Σάρδισι
ἐοῦσι Περσέων ἔπεμπε βυβλία ὡς προλελεσχηνευμένων
αὐτῷ ἀποστάσιος πέρι. ὁ δὲ Ἕρμιππος πρὸς τοὺς μὲν
ἀπεπέμφθη, οὐ διδοῖ, φέρων δὲ ἐνεχείρισε τὰ βυβλία τῷ
Ἀρταφρένεϊ. ὁ δὲ μαθὼν ἅπαν τὸ γινόμενον ἐκέλευε τὸν 2
Ἕρμιππον τὰ μὲν παρὰ τοῦ Ἱστιαίου δοῦναι φέροντα τοῖσί
περ ἔφερε, τὰ δὲ ἀμοιβαῖα τὰ παρὰ τῶν Περσέων ἀντι-
πεμπόμενα Ἱστιαίῳ ἑωυτῷ δοῦναι. τούτων δὲ γενομένων
φανερῶν ἀπέκτεινε ἐνθαῦτα πολλοὺς Περσέων ὁ Ἀρταφρένης.
περὶ Σάρδις μὲν δὴ ἐγίνετο ταραχή, Ἱστιαῖον δὲ ταύτης 5
ἀποσφαλέντα τῆς ἐλπίδος Χῖοι κατῆγον ἐς Μίλητον, αὐτοῦ
Ἱστιαίου δεηθέντος. οἱ δὲ Μιλήσιοι ἄσμενοι ἀπαλλαχθέντες
καὶ Ἀρισταγόρεω οὐδαμῶς πρόθυμοι ἦσαν ἄλλον τύραννον
δέκεσθαι ἐς τὴν χώρην, οἷά τε ἐλευθερίης γευσάμενοι. καὶ 2
δὴ νυκτὸς γὰρ ἐούσης βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱστιαῖος ἐς
τὴν Μίλητον, τιτρώσκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιλησίων.
ὁ μὲν δὴ ὡς ἀπωστὸς τῆς ἑωυτοῦ γίνεται, ἀπικνέεται ὀπίσω
ἐς τὴν Χίον· ἐνθεῦτεν δέ, οὐ γὰρ ἔπειθε τοὺς Χίους ὥστε
ἑωυτῷ δοῦναι νέας, διέβη ἐς Μυτιλήνην καὶ ἔπεισε Λεσβίους
δοῦναί οἱ νέας. οἱ δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον 3
ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον, ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ
Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον, πλὴν ἢ ὅσοι αὐτῶν
Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι.

2 τῇ om. RSV ἕνεκα PRV 3 οὐδέ CP 4 Ἕλληνας C 5 ἀταρνίτεω ABC: ἀρτανείτεω RSV 6 βιβλία PRSV (it. 8) -νευμένῳ RSV 7 οὓς ABC 8 τῷ om. ABCP 9 -φρένηι ABC πᾶν ABC 12 αὐτῷ C[1] 14 ἀποσφαλέντα ταύτης Λ 15 κατήγαγον RSV 18 τε om. ABCP 21 ἀπωστῆς SV ἐκ τῆς PRSV 23 Μιτυλ. CPRSV (it. infra) 26 ἐκ-πλωούσας PRSV ὅσον V: ὅσαι S αὐτῶι AB: αὐτέων RSV 27 πείσεσθαι ABC

6 Ἱστιαῖος μέν νυν καὶ Μυτιληναῖοι ἐποίευν ταῦτα· ἐπὶ
δὲ Μίλητον αὐτὴν ναυτικὸς πολλὸς καὶ πεζὸς ἦν στρατὸς
προσδόκιμος· συστραφέντες γὰρ οἱ στρατηγοὶ τῶν Περσέων
καὶ ἓν ποιήσαντες στρατόπεδον ἤλαυνον ἐπὶ τὴν Μίλητον,
τἆλλα πολίσματα περὶ ἐλάσσονος ποιησάμενοι. τοῦ δὲ
ναυτικοῦ Φοίνικες μὲν ἦσαν προθυμότατοι, συνεστρατεύοντο
δὲ καὶ Κύπριοι νεωστὶ κατεστραμμένοι καὶ Κίλικές τε καὶ
7 Αἰγύπτιοι. οἱ μὲν δὴ ἐπὶ τὴν Μίλητον καὶ τὴν ἄλλην
Ἰωνίην ἐστρατεύοντο, Ἴωνες δὲ πυνθανόμενοι ταῦτα ἔπεμπον
προβούλους σφέων αὐτῶν ἐς Πανιώνιον. ἀπικομένοισι δὲ
τούτοισι ἐς τοῦτον τὸν χῶρον καὶ βουλευομένοισι ἔδοξε πεζὸν
μὲν στρατὸν μηδένα συλλέγειν ἀντίξοον Πέρσῃσι, ἀλλὰ τὰ
τείχεα ῥύεσθαι αὐτοὺς Μιλησίους, τὸ δὲ ναυτικὸν πληροῦν
ὑπολιπομένους μηδεμίαν τῶν νεῶν, πληρώσαντας δὲ συλ-
λέγεσθαι τὴν ταχίστην ἐς Λάδην προναυμαχήσοντας τῆς
Μιλήτου· ἡ δὲ Λάδη ἐστὶ νῆσος σμικρὴ ἐπὶ τῇ πόλι τῇ
8 Μιλησίων κειμένη. μετὰ δὲ ταῦτα πεπληρωμένῃσι τῇσι
νηυσὶ παρῆσαν οἱ Ἴωνες, σὺν δέ σφι καὶ Αἰολέων οἳ Λέσβον
νέμονται· ἐτάσσοντο δὲ ὧδε· τὸ μὲν πρὸς τὴν ἠῶ εἶχον
κέρας αὐτοὶ Μιλήσιοι, νέας παρεχόμενοι ὀγδώκοντα· εἴχοντο
δὲ τούτων Πριηνέες δυώδεκα νηυσὶ καὶ Μυήσιοι τρισὶ νηυσί,
Μυησίων δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί, Τηίων δὲ
2 εἴχοντο Χῖοι ἑκατὸν νηυσί· πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε
ἐτάσσοντο καὶ Φωκαιέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχό-
μενοι, Φωκαιέες δὲ τρεῖς· Φωκαιέων δὲ εἴχοντο Λέσβιοι
νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ

1 ἐποίεν R 7 τε om. ABC 9 ἐστράτευον ABC 10 προβόλους A¹CRSV σφων AB αὐτέων RV 12 μὲν om. R μηδένα] μὴ AC ἀλλὰ τείχεα R: ἀλλὰ τ' εἴα V: ἀλλ' ἐκ τείχεος ὡς δυνατὸν S 14 ὑπολειπ. RSV 15 τῆς om. PRSV 16 μικρὴ L πόλει ABCPRV 18 οἳ Λέσβον] ὅσοι τὴν Αἰολίδα γῆν ABCP^{t} 19 ἕω ABCP 21 τουτέων CRSV καὶ . . . νηυσί (22) om. RSV Μυούσιοι . . Μυουσίων H. Stephanus 23 πρὸς δὲ τούτοισι om. A¹ 24 et 25 Φωκαέες et Φωκαέων PRSV: Φωκέες et Φωκέων ABC 26 τὰ SV

πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί. πασέων δὲ
τουτέων ὁ συνάπας ἀριθμὸς ἐγένετο τρεῖς καὶ πεντήκοντα
καὶ τριηκόσιαι τριήρεες. αὗται μὲν Ἰώνων ἦσαν, τῶν δὲ 9
βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι. ὡς δὲ
καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ ὁ πεζός σφι ἅπας
παρῆν, ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος
τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται
ὑπερβαλέσθαι, καὶ οὕτως οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι
ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες, πρός τε Δαρείου κινδυ-
νεύσωσι κακόν τι λαβεῖν. ταῦτα ἐπιλεγόμενοι συλλέξαντες 2
τῶν Ἰώνων τοὺς τυράννους, οἳ ὑπ' Ἀρισταγόρεω μὲν τοῦ
Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους,
ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον, τούτων
τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε·
Ἄνδρες Ἴωνες, νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν 3
βασιλέος οἶκον· τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας
πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ. προϊ-
σχόμενοι δὲ ἐπαγγείλασθε τάδε, ὡς πείσονταί τε ἄχαρι
οὐδὲν διὰ τὴν ἀπόστασιν, οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ
ἴδια ἐμπεπρήσεται, οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν ἢ πρότερον
εἶχον· εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι, οἱ δὲ πάντως διὰ μάχης 4
ἐλεύσονται, τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες, τά περ σφέας
κατέξει, ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται καὶ ὡς
σφεων τοὺς παῖδας ἐκτομίας ποιήσομεν, τὰς δὲ παρθένους
ἀνασπάστους ἐς Βάκτρα, καὶ ὡς τὴν χώρην ἄλλοισι παρα-
δώσομεν. οἱ μὲν δὴ ἔλεγον ταῦτα, τῶν δὲ Ἰώνων οἱ τύραννοι 10
διέπεμπον νυκτὸς ἕκαστος ἐς τοὺς ἑωυτοῦ ἐξαγγελλόμενος.

1 *κέρας* om. S *πάντων δὲ τούτων* A B C 2 *ὁ* om. R S V *σύμπας* A B C P 3 *τριήρες* R 5 *αυταὶ* A B C P 9 *ναυκράτηρες* R 10 *ἐπιλ. ἔλεξαν συλλ.* A B C 14 *σφι* om. P R S V 16 *ἑωυτοῦ*] *αὐτέων* A B C 17 *ἀποσχίζειν* R S V 18 *ἐπαγγέλεσθε* R : *ἐπαγγέλλ.* V : *ἀπαγγέλλ.* S *πειρήσονταί* C 20 *ἐμπρήσεται* P^t R S V C (*-σσεται*) 21 *οὐ*] *μὴ* P R S V *ποιήσωσιν* R 22 *ἤδη* om. P R S V *ἐπιρεάζ.* A : *ἐπερ.* S V : *πηρ.* R 23 *κατάξει ὡς εσσωθέοντες* R S V 25 *παραδῶμεν* C 26 *ταῦτα*] *τάδε* A B C 27 *ἐξαγγελλομένους* A^1 B^1

οἱ δὲ Ἴωνες, ἐς τοὺς καὶ ἀπίκοντο αὗται αἱ ἀγγελίαι, ἀγνω-
μοσύνῃ τε διεχρέωντο καὶ οὐ προσίεντο τὴν προδοσίην,
ἑωυτοῖσί τε ἕκαστοι ἐδόκεον μούνοισι ταῦτα τοὺς Πέρσας
ἐξαγγέλλεσθαι. ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν
11 Μίλητον τῶν Περσέων ἐγίνετο· μετὰ δὲ τῶν Ἰώνων συλ-
λεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί, καὶ δή κού σφι
καὶ ἄλλοι ἠγορόωντο, ἐν δὲ δὴ καὶ ὁ Φωκαιεὺς στρατηγὸς
2 Διονύσιος λέγων τάδε· Ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν
τὰ πρήγματα, ἄνδρες Ἴωνες, ἢ εἶναι ἐλευθέροισι ἢ δούλοισι,
καὶ τούτοισι ὡς δρηπέτῃσι· νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε
ταλαιπωρίας ἐνδέκεσθαι, τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται,
οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι
ἐλεύθεροι· εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε,
οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν [ὑμέας] δίκην
3 βασιλέϊ τῆς ἀποστάσιος. ἀλλ' ἐμοί τε πείθεσθε καὶ ἐμοὶ
ὑμέας αὐτοὺς ἐπιτρέψατε· καὶ ὑμῖν ἐγώ, θεῶν τὰ ἴσα
νεμόντων, ὑποδέκομαι ἢ οὐ συμμείξειν τοὺς πολεμίους ἢ
12 συμμίσγοντας πολλὸν ἐλασσώσεσθαι. ταῦτα ἀκούσαντες
οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ. ὁ δὲ
ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας, ὅκως τοῖσι ἐρέτῃσι
χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δι' ἀλληλέων
καὶ τοὺς ἐπιβάτας ὁπλίσειε, τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας
ἔχεσκε ἐπ' ἀγκυρέων, παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι'
2 ἡμέρης. μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ
ἐποίευν τὸ κελευόμενον, τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες, οἷα
ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί
3 τε καὶ ἡλίῳ, ἔλεξαν πρὸς ἑωυτοὺς τάδε· Τίνα δαιμόνων

1 οὓς A B C 3 ἑαυτοῖσί A B δὲ A B C 4 ἐξαγγέλεσθαι C R: ἐπαγγέλλεσθαι Naber 6 ἐγίνονται A[1] 7 ἠγορῶντο A B ὁ om. R S V φωκαεὺς L στρατηγὸς om. Cantabr. et (Longinus) de subl. 22 9 pr. ἢ om. Long. 10 ὑμέες P: ἡμεῖς A B: ἡμέες C 11 ταλαιπωρίην δέκεσθαι A B C τὸ et ἔσται om. Long. 12 ὑπερβαλλόμενοι R S V 13 διαχρήσεσθε P R S C[1] (?) 14 ὑμᾶς R V: seclusi 16 ἐπιστρ. S V 17 συμμίξειν L 18 ἐλασσωσθαι R S: ἐλασσωθήσεσθαι A B C 24 ἐπύθοντο S V τε om. R S V 25 ταύτῃ R S V

παραβάντες τάδε ἀναπίμπλαμεν; οἵτινες παραφρονήσαντες
καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαιέϊ ἀλαζόνι, παρε-
χομένῳ νέας τρεῖς, ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν· ὁ δὲ
παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι, καὶ δὴ
πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι, πολλοὶ δὲ ἐπίδοξοι
τὠυτὸ τοῦτο πείσεσθαι· πρό τε τούτων τῶν κακῶν ἡμῖν γε
κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι, καὶ τὴν μέλλουσαν
δουληίην ὑπομεῖναι ἥτις ἔσται, μᾶλλον ἢ τῇ παρεούσῃ
συνέχεσθαι. φέρετε, τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ.
ταῦτα ἔλεξαν, καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε, 4
ἀλλ' οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκη-
τροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ'
ἀναπειρᾶσθαι. μαθόντες δὲ ταῦτα γινόμενα ἐκ τῶν Ἰώνων 13
οἱ στρατηγοὶ τῶν Σαμίων, ἐνθαῦτα δὴ παρ' Αἰάκεος τοῦ
Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης
κελευόντων τῶν Περσέων, δεόμενός σφεων ἐκλιπεῖν τὴν
Ἰώνων συμμαχίην, οἱ Σάμιοι ὦν ὁρῶντες ἅμα μὲν ἐοῦσαν
ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους, ἅμα
δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα
ὑπερβαλέσθαι, εὖ γε ἐπιστάμενοι ὡς εἰ καὶ τὸ παρεὸν
ναυτικὸν ὑπερβαλοίατο [τὸν Δαρεῖον], ἄλλο σφι παρέσται
πενταπλήσιον. προφάσιος ὦν ἐπιλαβόμενοι, ἐπείτε τάχιστα 2
εἶδον τοὺς Ἴωνας ἀρνευμένους εἶναι χρηστούς, ἐν κέρδεϊ
ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια.
ὁ δὲ Αἰάκης, παρ' ὅτευ τοὺς λόγους ἐδέκοντο, παῖς μὲν ἦν
Συλοσῶντος τοῦ Αἰάκεος, τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοῦ
Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ

2 Φωκαει L 5 νόσους A B C S 6 πείσεσθαί εἰσι A B C 7 κρεῖσσον R S V παθέειν P R S V 8 δουλείην C 11 στρατιῇ R S V 13 ταῦτα τὰ A B C P 15 ὁ om. P R S V 17 ἐοῦσαν ἅμα μὲν A B C 19 ἀδύνατον P R S V τὰ om. R S V 20 ὑπερβαλλέσθαι C γε Gomperz: τε P R S V: δὲ A B C 21 τὸν Δαρεῖον del. Wesseling 23 ἀρνευμένους] οὐ βουλομένους A B C P 25 ὅτευ] οὗ A B C ἐδέκοντο οἱ Σάμιοι A B C ἦν om. R S V

14 οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι. τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ
Φοίνικες, οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας.
ὡς δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ συνέμισγον ἀλλήλοισι, τὸ
ἐνθεῦτεν οὐκ ἔχω ἀτρεκέως συγγράψαι οἵ τινες τῶν Ἰώνων
ἐγένοντο ἄνδρες κακοὶ ἢ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ·
2 ἀλλήλους γὰρ καταιτιῶνται. λέγονται δὲ Σάμιοι ἐνθαῦτα
κατὰ τὰ συγκείμενα πρὸς τὸν Αἰάκεα ἀειράμενοι τὰ ἱστία
ἀποπλῶσαι ἐκ τῆς τάξιος ἐς τὴν Σάμον, πλὴν ἕνδεκα νεῶν.
τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνη-
3 κουστήσαντες τοῖσι στρατηγοῖσι· καί σφι τὸ κοινὸν τὸ
Σαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν στήλῃ ἀναγραφῆναι
πατρόθεν ὡς ἀνδράσι ἀγαθοῖσι γενομένοισι, καὶ ἔστι αὕτη ἡ
στήλη ἐν τῇ ἀγορῇ. ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσ-
εχέας φεύγοντας τὠυτὸ ἐποίευν τοῖσι Σαμίοισι· ὡς δὲ καὶ
15 οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα. τῶν δὲ
παραμεινάντων ἐν τῇ ναυμαχίῃ περιέφθησαν τρηχύτατα
Χῖοι ὡς ἀποδεικνύμενοί τε ἔργα λαμπρὰ καὶ οὐκ ἐθελο-
κακέοντες· οἳ παρείχοντο μέν, ὥσπερ καὶ πρότερον εἰρέθη,
νέας ἑκατὸν καὶ ἐπ᾽ ἑκάστης αὐτέων ἄνδρας τεσσεράκοντα
2 τῶν ἀστῶν λογάδας ἐπιβατεύοντας· ὁρέοντες δὲ τοὺς πολλοὺς
τῶν συμμάχων προδιδόντας οὐκ ἐδικαίευν γενέσθαι τοῖσι
κακοῖσι αὐτῶν ὅμοιοι, ἀλλὰ μετ᾽ ὀλίγων συμμάχων μεμου-
νωμένοι διεκπλέοντες ἐναυμάχεον, ἐς ὃ τῶν πολεμίων ἑλόντες
νέας συχνὰς ἀπέβαλον τῶν σφετέρων τὰς πλεῦνας. Χῖοι
μὲν δὴ τῇσι λοιπῇσι τῶν νεῶν ἀποφεύγουσι ἐς τὴν ἑωυτῶν,
16 ὅσοισι δὲ τῶν Χίων ἀδύνατοι ἦσαν αἱ νέες ὑπὸ τρωμάτων,
οὗτοι δὲ ὡς ἐδιώκοντο, καταφυγγάνουσι πρὸς τὴν Μυκάλην.

1 ἐπέπλωον R : ἐπέπλων SV 2 ἀντανήγαγον ABC 3 ἐγένοντο S 5 ἐγίνοντο ABCP 6 ἐνθεῦτεν B : om. RSV 7 αἰράμενοι RSV 8 εἰς R δέκα P[1]RSV 9 ἔμενον PRSV 10 alt. τὸ] τῶν ABCP 11 ἔδοκε B[1] : ἐδόκεε RSV διὰ . . . ἐν om. RSV 12 γινομένοισι ABC ἔστη P[t] 14 τὸ αὐτὸ ABC 18 οἳ παρ. μέν] παρ. μὲν γὰρ ABC 19 τεσσαρ. CRV 21 ἐδικαίουν AB[1] γίνεσθαι ABC 23 διεκπλώοντες PRSV 24 ἀπέβαλλον C : ἐπέβαλον V σφετέρων νεῶν PRSV 27 αὐτοὶ ABC καταφεύγουσι ABC

νέας μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον, οἱ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆς ἠπείρου. ἐπειδὴ δὲ ἐσέβαλον ἐς τὴν 2 Ἐφεσίην κομιζόμενοι οἱ Χῖοι, νυκτός τε ⟨γὰρ⟩ ἀπίκατο ἐς αὐτὴν καὶ ἐόντων τῇσι γυναιξὶ αὐτόθι θεσμοφορίων, ἐνθαῦτα δὴ οἱ Ἐφέσιοι, οὔτε προακηκοότες ὡς εἶχε περὶ τῶν Χίων ἰδόντες τε στρατὸν ἐς τὴν χώρην ἐσβεβληκότα, πάγχυ σφέας καταδόξαντες εἶναι κλῶπας καὶ ἰέναι ἐπὶ τὰς γυναῖκας ἐξεβοήθεον πανδημεὶ καὶ ἔκτεινον τοὺς Χίους. οὗτοι μέν νυν τοιαύτῃσι περιέπιπτον τύχῃσι· Διονύσιος δὲ ὁ Φωκαιεὺς 17 ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα, νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι, εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ· ὁ δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην, γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην, ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός, Καρχηδονίων δὲ καὶ Τυρσηνῶν.

Οἱ δὲ Πέρσαι ἐπείτε τῇ ναυμαχίῃ ἐνίκων τοὺς Ἴωνας, 18 τὴν Μίλητον πολιορκέοντες ἐκ γῆς καὶ θαλάσσης [καὶ] ὑπορύσσοντες τὰ τείχεα καὶ παντοίας μηχανὰς προσφέροντες αἱρέουσι κατ' ἄκρης ἕκτῳ ἔτεϊ ἀπὸ τῆς ἀποστάσιος τῆς Ἀρισταγόρεω· καὶ ἠνδραποδίσαντο τὴν πόλιν, ὥστε συμπεσεῖν τὸ πάθος τῷ χρηστηρίῳ τῷ ἐς Μίλητον γενομένῳ. χρεωμένοισι 19 γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον, τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον, τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους. τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον, ἐπεὰν κατὰ τοῦτο 2 γένωμαι τοῦ λόγου, τότε μνησθήσομαι, τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε, ἔχει ὧδε·

2 ἐπεὶ δὲ P R S V   3 γὰρ add. Stein   ἀπικέατο C P
6 εἰδόντες S : οὐδέν R V   τε om. A B   9 τοίνυν A C
Φωκαεὺς L   11 Φώκεαν C   13 καταλύσας R S V   15 κατέστηκεν
R S V   16 Καλχ. R S V   Τυρρηνῶν A B : Τυρηνῶν C   18 καὶ
om. R S V   20 κατάκρος R : κατάκρως S V   ἐν τῷ ἕκτῳ R S V
21 συμπεσέειν R S V   24 αὐτοὺς C quoque   25 φέρον . . . Ἀργείους om. B   26 νυν C quoque   αὐτοὺς A C

καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,
πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ,
σαὶ δ' ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις,
νηοῦ δ' ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.

3 τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε, ὅτε γε ἄνδρες μὲν οἱ πλεῦνες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων, γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, ἱρὸν δὲ τὸ ἐν Διδύμοισι, ὁ νηός τε καὶ τὸ χρηστήριον, συληθέντα ἐνεπίμπρατο. τῶν δ' ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις
20 μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην. ἐνθεῦτεν οἱ ζωγρηθέντες τῶν Μιλησίων ἤγοντο ἐς Σοῦσα. βασιλεὺς δέ σφεας Δαρεῖος κακὸν οὐδὲν ἄλλο ποιήσας κατοίκισε ἐπὶ τῇ Ἐρυθρῇ καλεομένῃ θαλάσσῃ, ἐν Ἄμπῃ πόλι, παρ' ἣν Τίγρης ποταμὸς παραρρέων ἐς θάλασσαν ἐξίει. τῆς δὲ Μιλησίων χώρης αὐτοὶ μὲν οἱ Πέρσαι εἶχον τὰ περὶ τὴν πόλιν καὶ τὸ πεδίον,
21 τὰ δὲ ὑπεράκρια ἔδοσαν Καρσὶ Πηδασεῦσι ἐκτῆσθαι. παθοῦσι δὲ ταῦτα Μιλησίοισι πρὸς Περσέων οὐκ ἀπέδοσαν τὴν ὁμοίην Συβαρῖται, οἳ Λᾶόν τε καὶ Σκίδρον οἴκεον τῆς πόλιος ἀπεστερημένοι. Συβάριος γὰρ ἁλούσης ὑπὸ Κροτωνιητέων Μιλήσιοι πάντες ἡβηδὸν ἀπεκείραντο τὰς κεφαλὰς καὶ πένθος μέγα προσεθήκαντο· πόλιες γὰρ αὗται μάλιστα δὴ τῶν ἡμεῖς
2 ἴδμεν ἀλλήλῃσι ἐξεινώθησαν. οὐδὲν ὁμοίως καὶ Ἀθηναῖοι· Ἀθηναῖοι μὲν γὰρ δῆλον ἐποίησαν ὑπεραχθεσθέντες τῇ Μιλήτου ἁλώσι τῇ τε ἄλλῃ πολλαχῇ καὶ δὴ καὶ ποιήσαντι Φρυνίχῳ δρᾶμα Μιλήτου ἅλωσιν καὶ διδάξαντι ἐς δάκρυά τε ἔπεσε τὸ θέητρον καὶ ἐζημίωσάν μιν ὡς ἀναμνήσαντα οἰκήια κακὰ χιλίῃσι δραχμῇσι, καὶ ἐπέταξαν μηκέτι μηδένα χρᾶσθαι τούτῳ τῷ δράματι.

22 Μίλητος μέν νυν Μιλησίων ἠρήμωτο· Σαμίων δὲ τοῖσί

2 γενήσει A B 4 ναοῦ R S V 5 ὅτε γε] ὁπότε A B C P 8 ὁ] καὶ ὁ A B C συληφθ. C 9 ἐνεπίμπραντο P 13 καλεομένῃ om. A B C πόλει C : πόλλει R [V] Τίγρις P R 14 ἐξήιει C Μιλησίης R S V 18 Λάον L 22 ἀλλήλοισι A^1 B^1 P^1 R V 23 ὑπεραχθέντες R 24 ἁλώσει L [V] καὶ ποιήσαντι et καὶ (25) om. (Longinus) de subl. 24 26 θέατρον S V 29 ἐρήμωτο P R S V

τι ἔχουσι τὸ μὲν ἐς τοὺς Μήδους ἐκ τῶν στρατηγῶν τῶν
σφετέρων ποιηθὲν οὐδαμῶς ἤρεσκε, ἐδόκεε δὲ μετὰ τὴν
ναυμαχίην αὐτίκα βουλευομένοισι, πρὶν ἤ σφι ἐς τὴν χώρην
ἀπικέσθαι τὸν τύραννον Αἰάκεα, ἐς ἀποικίην ἐκπλέειν μηδὲ
μένοντας Μήδοισί τε καὶ Αἰάκεϊ δουλεύειν. Ζαγκλαῖοι γὰρ 2
οἱ ἀπὸ Σικελίης τὸν αὐτὸν χρόνον τοῦτον πέμποντες ἐς τὴν
Ἰωνίην ἀγγέλους ἐπεκαλέοντο τοὺς Ἴωνας ἐς Καλὴν ἀκτήν,
βουλόμενοι αὐτόθι πόλιν κτίσαι Ἰώνων· ἡ δὲ Καλὴ αὕτη
ἀκτὴ καλεομένη ἔστι μὲν Σικελῶν, πρὸς δὲ Τυρσηνίην
τετραμμένη τῆς Σικελίης. τούτων ὦν ἐπικαλεομένων οἱ
Σάμιοι μοῦνοι Ἰώνων ἐστάλησαν, σὺν δέ σφι Μιλησίων οἱ
ἐκπεφευγότες. ἐν ᾧ τοιόνδε δή τι συνήνεικε γενέσθαι· 23
Σάμιοί τε κομιζόμενοι ἐς Σικελίην ἐγίνοντο ἐν Λοκροῖσι
τοῖσι Ἐπιζεφυρίοισι καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ ὁ βασιλεὺς
αὐτῶν, τῷ οὔνομα ἦν Σκύθης, περικατέατο πόλιν τῶν Σικελῶν
ἐξελεῖν βουλόμενοι. μαθὼν δὲ ταῦτα ὁ Ῥηγίου τύραννος 2
Ἀναξίλεως, τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι, συμμείξας
τοῖσι Σαμίοισι ἀναπείθει ὡς χρεὸν εἴη Καλὴν μὲν ἀκτήν,
ἐπ᾽ ἣν ἔπλεον, ἐᾶν χαίρειν, τὴν δὲ Ζάγκλην σχεῖν, ἐοῦσαν
ἔρημον ἀνδρῶν. πειθομένων δὲ τῶν Σαμίων καὶ σχόντων 3
τὴν Ζάγκλην, ἐνθαῦτα οἱ Ζαγκλαῖοι, ὡς ἐπύθοντο ἐχομένην
τὴν πόλιν [ἑωυτῶν], ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱππο-
κράτεα τὸν Γέλης τύραννον· ἦν γὰρ δή σφι οὗτος σύμμαχος.
ἐπείτε δὲ αὐτοῖσι καὶ ὁ Ἱπποκράτης σὺν τῇ στρατιῇ ἧκε 4
βοηθέων, Σκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡς
ἀποβαλόντα τὴν πόλιν ὁ Ἱπποκράτης πεδήσας καὶ τὸν
ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐς Ἴνυκα πόλιν ἀπέπεμψε, τοὺς

1 τι] τε RSV 4 Αἰάκει AB (?) 8 ἀκτὴ αὕτη RSV 9 Τυρρ. AB: Τυραννν. C 10 ἐπικαλεσαμένων C 11 Ἴωνες PRSV σφισι RSV 12 πεφευγ. A ἐν ᾧ et δή om. RSV 13 τε] γὰρ ABCP ἐγένοντο AB 14 Ἐπιζεφύροισι RSV 15 περιεκαθ. L 17 Ἀναξίλεος RV ὅστε RSV: ὥστε P συμμίξας L 18 χρεὼν RV 19 ἐοῦσαν . . . Ζάγκλην om. C 22 ἑωυτῶν om. RSV 24 ὁ om. RSV 25 ὡς om. ABC 26 ἀποβάλλοντα C ὁ om. A[1] 27 Ἴνυκα Stein: Ἴνυκον L

δὲ λοιποὺς Ζαγκλαίους κοινολογησάμενος τοῖσι Σαμίοισι
5 καὶ ὅρκους δοὺς καὶ δεξάμενος προέδωκε. μισθὸς δέ οἱ ἦν
εἰρημένος ὅδε ὑπὸ τῶν Σαμίων, πάντων τῶν ἐπίπλων καὶ
ἀνδραπόδων τὰ ἡμίσεα μεταλαβεῖν τῶν ἐν τῇ πόλι, τὰ δ'
6 ἐπὶ τῶν ἀγρῶν πάντα Ἱπποκράτεα λαγχάνειν. τοὺς μὲν
δὴ πλεῦνας τῶν Ζαγκλαίων αὐτὸς ἐν ἀνδραπόδων λόγῳ εἶχε
δήσας, τοὺς δὲ κορυφαίους αὐτῶν τριηκοσίους ἔδωκε τοῖσι
Σαμίοισι κατασφάξαι. οὐ μέντοι οἵ γε Σάμιοι ἐποίησαν
24 ταῦτα. Σκύθης δὲ ὁ τῶν Ζαγκλαίων μούναρχος ἐκ τῆς
Ἴνυκος ἐκδιδρήσκει ἐς Ἱμέρην, ἐκ δὲ ταύτης παρῆν ἐς τὴν
Ἀσίην καὶ ἀνέβη παρὰ βασιλέα Δαρεῖον. καί μιν ἐνόμισε
Δαρεῖος πάντων ἀνδρῶν δικαιότατον εἶναι, ὅσοι ἐκ τῆς
2 Ἑλλάδος παρ' ἑωυτὸν ἀνέβησαν· καὶ γὰρ παραιτησάμενος
βασιλέα ἐς Σικελίην ἀπίκετο καὶ αὖτις ἐκ τῆς Σικελίης
ὀπίσω παρὰ βασιλέα, ἐς ὃ γήραϊ μέγα ὄλβιος ἐὼν ἐτελεύ-
τησε ἐν Πέρσῃσι. Σάμιοι δὲ ἀπαλλαχθέντες Μήδων ἀπονητὶ
25 πόλιν καλλίστην Ζάγκλην περιεβεβλέατο. μετὰ δὲ τὴν
ναυμαχίην τὴν ὑπὲρ Μιλήτου γενομένην Φοίνικες κελευ-
σάντων Περσέων κατῆγον ἐς Σάμον Αἰάκεα τὸν Συλοσῶντος
ὡς πολλοῦ τε ἄξιον γενόμενον σφίσι καὶ μεγάλα κατεργα-
2 σάμενον· καὶ Σαμίοισι μούνοισι τῶν ἀποστάντων ἀπὸ Δαρείου
διὰ τὴν ἔκλειψιν τῶν νεῶν [τῶν] ἐν τῇ ναυμαχίῃ οὔτε ἡ
πόλις οὔτε τὰ ἱρὰ ἐνεπρήσθη. Μιλήτου δὲ ἁλούσης αὐτίκα
καὶ Καρίην ἔσχον οἱ Πέρσαι, τὰς μὲν ἐθελοντὴν τῶν πολίων
ὑποκυψάσας, τὰς δὲ ἀνάγκῃ προσηγάγοντο.

26 Ταῦτα μὲν δὴ οὕτως ἐγίνετο, Ἱστιαίῳ δὲ τῷ Μιλησίῳ
ἐόντι περὶ Βυζάντιον καὶ συλλαμβάνοντι τὰς Ἰώνων ὁλκάδας

4 μεταβαλεῖν C : λαβεῖν P R S V πόλει L 9 Σκύθης δὲ om. C ἐκ τῆς om. A B C 10 Ἰνύκου S πέρην R S V P[1] τὴν om. A B C 12 δικ. ἀνδρῶν R S V 14 τῆς om. R S V 15 γήρα R S V 16 ἐν om. R S V ἀπονητεὶ A B 17 περιεβεβλήατο A B C : περιεβαλέατο rell. 22 τῶν del. Stein : τὴν Reiske 23 αὐτίκα καὶ B[2] : αὐτίκα A B C P : καὶ R S V 24 ἐθελοντὶ P : ἐθελοντιῇ R S V 25 προηγάγοντο R V 26 ἐγένετο R S V

ἐκπλεούσας ἐκ τοῦ Πόντου ἐξαγγέλλεται τὰ περὶ Μίλητον
γενόμενα. τὰ μὲν δὴ περὶ Ἑλλήσποντον ἔχοντα πρήγματα
ἐπιτρέπει Βισάλτῃ Ἀπολλοφάνεος παιδὶ Ἀβυδηνῷ, αὐτὸς
δὲ ἔχων Λεσβίους ἐς Χίον ἔπλεε, καὶ Χίων φρουρῇ οὐ
προσιεμένῃ μιν συνέβαλε ἐν Κοίλοισι καλεομένοισι τῆς
Χίης χώρης. τούτων τε δὴ ἐφόνευσε συχνούς, καὶ τῶν 2
λοιπῶν Χίων, οἷα δὴ κεκακωμένων ἐκ τῆς ναυμαχίης, ὁ
Ἱστιαῖος ἔχων τοὺς Λεσβίους ἐπεκράτησε, ἐκ Πολίχνης
τῆς Χίων ὁρμώμενος. φιλέει δέ κως προσημαίνειν, εὖτ' 27
ἂν μέλλῃ μεγάλα κακὰ ἢ πόλι ἢ ἔθνεϊ ἔσεσθαι· καὶ γὰρ
Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο. τοῦτο μέν σφι 2
πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι
τούτων ἀπενόστησαν, τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν
λοιμὸς ὑπολαβὼν ἀπήνεικε· τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν
τοῦτον χρόνον, ὀλίγον πρὸ τῆς ναυμαχίης, παισὶ γράμματα
διδασκομένοισι ἐνέπεσε ἡ στέγη, ὥστε ἀπ' ἑκατὸν καὶ εἴκοσι
παίδων εἷς μοῦνος ἀπέφυγε. ταῦτα μέν σφι σημήια ὁ θεὸς 3
προέδεξε, μετὰ δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ
τὴν πόλιν ἔβαλε, ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος
Λεσβίους ἄγων· κεκακωμένων δὲ τῶν Χίων καταστροφὴν
εὐπετέως αὐτῶν ἐποιήσατο. ἐνθεῦτεν δὲ ὁ Ἱστιαῖος ἐστρα- 28
τεύετο ἐπὶ Θάσον ἄγων Ἰώνων καὶ Αἰολέων συχνούς.
περικατημένῳ δέ οἱ Θάσον ἦλθε ἀγγελίη ὡς οἱ Φοίνικες
ἀναπλέουσι ἐκ τῆς Μιλήτου ἐπὶ τὴν ἄλλην Ἰωνίην. πυθό-
μενος δὲ ταῦτα Θάσον μὲν ἀπόρθητον λείπει, αὐτὸς δὲ ἐς
τὴν Λέσβον ἠπείγετο ἄγων πᾶσαν τὴν στρατιήν. ἐκ 2
Λέσβου δὲ λιμαινούσης οἱ τῆς στρατιῆς πέρην διαβαίνει,

1 ἐκπλωούσας R S V τὴν Μίλητον C solus 3 ἐπιτράπει P R S V Ἀβυδινῷ(ι) B R S V 5 συνέβαλλεν V 6 τε om. S V ἐφόνευε R S V 7 δὴ om. A B C 8 πολίσχνης τῶν Χίων R S V 10 pr. ἢ om. A B C πόλει C P R V 13 ἐννεν. R αὐτέων A B C P 14 πόλει L 15 ὀλίγῳ S[V] 16 ἔπεσεν R S V ἀπ' om. R S V 18 προσέδεξε R S V 20 καὶ κεκακ. δὲ R S V 21 αὐτέων A B C ἐποιήσαντο A B 22 ἄγων . . . Θάσον om. R 24 ἀναπλώουσι P R S V 26 ἐκ Λέσβου] ἐς Λέσβον C 27 λιμαινούσης Reiske: δειμαινούσης L

ἐκ τοῦ Ἀταρνέος ὡς ἀμήσων τὸν σῖτον τόν τε ἐνθεῦτεν
καὶ τὸν ἐκ Καΐκου πεδίου τὸν τῶν Μυσῶν. ἐν δὲ τούτοισι
τοῖσι χωρίοισι ἐτύγχανε ἐὼν Ἅρπαγος ἀνὴρ Πέρσης,
στρατηγὸς στρατιῆς οὐκ ὀλίγης, ὅς οἱ ἀποβάντι συμβαλὼν
αὐτόν τε Ἱστιαῖον ζωγρίῃ ἔλαβε καὶ τὸν στρατὸν αὐτοῦ τὸν
29 πλέω διέφθειρε. ἐζωγρήθη δὲ ὁ Ἱστιαῖος ὧδε· ὡς ἐμάχοντο
οἱ Ἕλληνες τοῖσι Πέρσῃσι ἐν τῇ Μαλήνῃ τῆς Ἀταρνείτιδος
χώρης, οἱ μὲν συνέστασαν χρόνον ἐπὶ πολλόν, ἡ δὲ ἵππος
ὕστερον ὁρμηθεῖσα ἐπιπίπτει τοῖσι Ἕλλησι· τό τε δὴ ἔργον
τῆς ἵππου τοῦτο ἐγένετο, καὶ τετραμμένων τῶν Ἑλλήνων
ὁ Ἱστιαῖος ἐλπίζων οὐκ ἀπολέεσθαι ὑπὸ βασιλέος διὰ τὴν
παρεοῦσαν ἁμαρτάδα φιλοψυχίην τοιήνδε τινὰ ἀναιρέεται·
2 ὡς φεύγων τε κατελαμβάνετο ὑπὸ ἀνδρὸς Πέρσεω καὶ ὡς
καταιρεόμενος ὑπ᾽ αὐτοῦ ἔμελλε συγκεντηθήσεσθαι, Περσίδα
γλῶσσαν μετιεὶς καταμηνύει ἑωυτὸν ὡς εἴη Ἱστιαῖος ὁ
30 Μιλήσιος. εἰ μέν νυν, ὡς ἐζωγρήθη, ἄχθη ἀγόμενος παρὰ
βασιλέα Δαρεῖον, ὁ δὲ οὔτ᾽ ἂν ἔπαθε κακὸν οὐδὲν δοκέειν
ἐμοί, ἀπῆκέ τ᾽ ἂν αὐτῷ τὴν αἰτίην· νῦν δέ μιν αὐτῶν τε
τούτων εἵνεκα καὶ ἵνα μὴ διαφυγὼν αὖτις μέγας παρὰ βασιλέϊ
γένηται, Ἀρταφρένης τε ὁ Σαρδίων ὕπαρχος καὶ ὁ λαβὼν
Ἅρπαγος, ὡς ἀπίκετο ἀγόμενος ἐς τὰς Σάρδις, τὸ μὲν αὐτοῦ
σῶμα αὐτοῦ ταύτῃ ἀνεσταύρωσαν, τὴν δὲ κεφαλὴν ταριχεύ-
2 σαντες ἀνήνεικαν παρὰ βασιλέα Δαρεῖον ἐς Σοῦσα. Δαρεῖος
δὲ πυθόμενος ταῦτα καὶ ἐπαιτιησάμενος τοὺς ταῦτα ποιή-
σαντας ὅτι μιν οὐ ζώοντα ἀνήγαγον ἐς ὄψιν τὴν ἑωυτοῦ,
τὴν κεφαλὴν τὴν Ἱστιαίου λούσαντάς τε καὶ περιστείλαντας
εὖ ἐνετείλατο θάψαι ὡς ἀνδρὸς μεγάλως ἑωυτῷ τε καὶ
Πέρσῃσι εὐεργέτεω. τὰ μὲν περὶ Ἱστιαῖον οὕτως ἔσχε·

1 ἐκ] ἐς R S V 2 alt. τὸν om. C P 5 ἔλαβε δὲ καὶ V στρατὸν δὲ S 7 Ἀταρνίτιδος A B : Ἀταρνίδος R : Ἀρτανίδος S V 8 συνέστησαν R S V 11 ἀπολέσθαι R S V 15 μετεὶς A B C P ὁ om. A B C 16 ἔχθη V : ἀνήχθη Bredow 18 ἀφῆκέ A B C P 20 δὲ V : δὴ S 21 ἀγόμ. ἀπίκ. R S V τὰς om. A B C P αὐτοῦ del. Krueger 22 ταύτῃ om. R S V 24 ἐπαιτισ. R 25 ζῶντα R S V 26 τε om. C 27 εὖ om. R S V

ὁ δὲ ναυτικὸς στρατὸς ὁ Περσέων χειμερίσας περὶ Μίλητον 31
τῷ δευτέρῳ ἔτεϊ ὡς ἀνέπλωσε, αἱρέει εὐπετέως τὰς νήσους
τὰς πρὸς τῇ ἠπείρῳ κειμένας, Χίον καὶ Λέσβον καὶ Τένεδον.
ὅκως δὲ λάβοι τινὰ τῶν νήσων, ὡς ἑκάστην αἱρέοντες οἱ
βάρβαροι ἐσαγήνευον τοὺς ἀνθρώπους. σαγηνεύουσι δὲ 2
τόνδε τὸν τρόπον· ἀνὴρ ἀνδρὸς ἁψάμενος τῆς χειρὸς ἐκ
θαλάσσης τῆς βορηίης ἐπὶ τὴν νοτίην διήκουσι καὶ ἔπειτα
διὰ πάσης τῆς νήσου διέρχονται ἐκθηρεύοντες τοὺς ἀνθρώπους.
αἵρεον δὲ καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλιας τὰς Ἰάδας κατὰ
ταὐτά, πλὴν οὐκ ἐσαγήνευον τοὺς ἀνθρώπους· οὐ γὰρ οἷά
τε ἦν. ἐνθαῦτα Περσέων οἱ στρατηγοὶ οὐκ ἐψεύσαντο τὰς 32
ἀπειλὰς τὰς ἐπηπείλησαν τοῖσι Ἴωσι στρατοπεδευομένοισι
ἐναντία σφίσι. ὡς γὰρ δὴ ἐπεκράτησαν τῶν πολίων, παῖδάς
τε τοὺς εὐειδεστάτους ἐκλεγόμενοι ἐξέταμνον καὶ ἐποίευν
ἀντὶ εἶναι ἐνορχέας εὐνούχους καὶ παρθένους τὰς καλλι-
στευούσας ἀνασπάστους παρὰ βασιλέα· ταῦτά τε δὴ ἐποίευν
καὶ τὰς πόλιας ἐνεπίμπρασαν αὐτοῖσι τοῖσι ἱροῖσι. οὕτω δὴ
τὸ τρίτον Ἴωνες κατεδουλώθησαν, πρῶτον μὲν ὑπὸ Λυδῶν,
δὶς δὲ ἐπεξῆς τότε ὑπὸ Περσέων.

Ἀπὸ δὲ Ἰωνίης ἀπαλλασσόμενος ὁ ναυτικὸς στρατὸς τὰ 33
ἐπ' ἀριστερὰ ἐσπλέοντι τοῦ Ἑλλησπόντου αἵρεε πάντα·
τὰ γὰρ ἐπὶ δεξιὰ αὐτοῖσι τοῖσι Πέρσῃσι ὑποχείρια ἦν
γεγονότα κατ' ἤπειρον. εἰσὶ δὲ [αἱ] ἐν τῇ Εὐρώπῃ αἵδε
τοῦ Ἑλλησπόντου, Χερσόνησός τε, ἐν τῇ πόλιες συχναὶ
ἔνεισι, καὶ Πέρινθος καὶ τὰ τείχεα τὰ ἐπὶ Θρηίκης καὶ
Σηλυμβρίη τε καὶ Βυζάντιον. Βυζάντιοι μέν νυν καὶ οἱ 2
πέρηθε Καλχηδόνιοι οὐδ' ὑπέμειναν ἐπιπλέοντας τοὺς Φοί-

1 τὰ περὶ C   6 τόνδε] τοῦτον PRSV   7 διήκουσαν ABC   10 τὰ αὐτά PRSV   12 κεφαλὰς C   ἐπηπειλήσαντο AB (ἐπι-) C   13 σφιν RV   δὴ om. SV   14 ἐποίεον RSV   15 ἀντὶ ⟨τοῦ⟩ Valckenaer   ἐνορχέας Wilamowitz: ἐνόρχιας ABC: ἐνόρχας PRSV   16 τε om. P[1]RSV   17 δὴ Aldus: δὲ PRSV: τε ABC   19 ἑξῆς ABC   22 τοῖσι om. ABCS   23 αἱ om. PRSVB[c]   25 εἰσι PRSV   26 Σηλυβρίη PB[c]: Συληβρίη RSV   Βυξάντειον Βυζάντειοι R   27 Χαλκ. ABCP

νικας, ἀλλ' οἴχοντο ἀπολιπόντες τὴν σφετέρην ἔσω ἐς τὸν Εὔξεινον πόντον, καὶ ἐνθαῦτα πόλιν Μεσαμβρίην οἴκησαν· οἱ δὲ Φοίνικες κατακαύσαντες ταύτας τὰς χώρας τὰς καταλεχθείσας τράπονται ἐπί τε Προκόννησον καὶ Ἀρτάκην, πυρὶ δὲ καὶ ταύτας νείμαντες ἔπλεον αὖτις ἐς τὴν Χερσόνησον ἐξαιρήσοντες τὰς ἐπιλοίπους τῶν πολίων, ὅσας πρότερον
3 προσσχόντες οὐ κατέσυραν. ἐπὶ δὲ Κύζικον οὐδὲ ἔπλωσαν ἀρχήν· αὐτοὶ γὰρ Κυζικηνοὶ ἔτι πρότερον τοῦ Φοινίκων ἐσπλόου ἐγεγόνεσαν ὑπὸ βασιλέϊ Οἰβάρεϊ τῷ Μεγαβάζου ὁμολογήσαντες, τῷ ἐν Δασκυλείῳ ὑπάρχῳ. τῆς δὲ Χερσονήσου, πλὴν Καρδίης πόλιος, τὰς ἄλλας πάσας ἐχειρώσαντο οἱ Φοίνικες.

34 Ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδης ὁ Κίμωνος τοῦ Στησαγόρεω, κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου τρόπῳ τοιῷδε· εἶχον Δόλογκοι Θρήικες τὴν Χερσόνησον ταύτην. οὗτοι ὦν οἱ Δόλογκοι πιεσθέντες πολέμῳ ὑπὸ Ἀψινθίων ἐς Δελφοὺς ἔπεμψαν
2 τοὺς βασιλέας περὶ τοῦ πολέμου χρησομένους. ἡ δὲ Πυθίη σφι ἀνεῖλε οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην τοῦτον ὃς ἄν σφεας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ. ἰόντες δὲ οἱ Δόλογκοι τὴν ἱρὴν ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤισαν· καί σφεας ὡς οὐδεὶς ἐκάλεε, ἐκτρέπονται
35 ἐπ' Ἀθηνέων. ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος, ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης ὁ Κυψέλου, ἐὼν οἰκίης τεθριπποτρόφου, τὰ μὲν ἀνέκαθεν ἀπ' Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς, τὰ δὲ νεώτερα Ἀθηναῖος, Φιλαίου τοῦ Αἴαντος παιδός, γενομένου πρώτου τῆς οἰκίης

1 σφετέρην] πόλιν P R S V εἴσω A B C 2 πάλιν V Θηλυμβρίην A B C ωικησαν A B C 3 καταλειφθείσας A B C 4 τε om. P R S V 5 ἔπλωον R S V 6 πρότερον om. P R S V 7 προσχόντες L 8 ἔτεϊ Dobree 9 ἔσπλου A B C : ἔ. τούτου P : τούτου ἔ. R : τ. ἔπλου S V ἐγεγόν. ὑπὸ βασ. om. R S V 13 αὐτῶν A B C 14 πρότερον om. S 22 ὡς om. S V ἐκτράπονται P R S V 23 Ἀθηνέων A solus : -ναίων rell. 24 γε Reiske : τε A B C : om. rell. 26 Αἰγινήτης C 27 Φιλέου P R S V πρώτης R S V ταύτης τῆς R

ταύτης Ἀθηναίου. οὗτος ὁ Μιλτιάδης κατήμενος ἐν τοῖσι 2
προθύροισι τοῖσι ἑωυτοῦ, ὁρῶν τοὺς Δολόγκους παριόντας
ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί
σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια. οἱ
δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπ' αὐτοῦ ἐξέφαινον πᾶν οἱ
τὸ μαντήιον, ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν
πείθεσθαι. Μιλτιάδεα δὲ ἀκούσαντα παραυτίκα ἔπεισε 3
ὁ λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βου-
λόμενον ἐκποδὼν εἶναι. αὐτίκα δὲ ἐστάλη ἐς Δελφοὺς
ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοῖ τά περ αὐτοῦ οἱ
Δόλογκοι προσεδέοντο. κελευούσης δὲ καὶ τῆς Πυθίης, 36
οὕτω δὴ Μιλτιάδης ὁ Κυψέλου, Ὀλύμπια ἀναραιρηκὼς
πρότερον τούτων τεθρίππῳ, τότε παραλαβὼν Ἀθηναίων
πάντα τὸν βουλόμενον μετέχειν τοῦ στόλου ἔπλεε ἅμα τοῖσι
Δολόγκοισι καὶ ἔσχε τὴν χώρην· καί μιν οἱ ἐπαγαγόμενοι
τύραννον κατεστήσαντο. ὁ δὲ πρῶτον μὲν ἀπετείχισε τὸν 2
ἰσθμὸν τῆς Χερσονήσου ἐκ Καρδίης πόλιος ἐς Πακτύην,
ἵνα μὴ ἔχοιέν σφεας οἱ Ἀψίνθιοι δηλέεσθαι ἐσβάλλοντες
ἐς τὴν χώρην. εἰσὶ δὲ οὗτοι στάδιοι ἓξ τε καὶ τριήκοντα
τοῦ ἰσθμοῦ· ἀπὸ δὲ τοῦ ἰσθμοῦ τούτου ἡ Χερσόνησος ἔσω
πᾶσά ἐστι σταδίων εἴκοσι καὶ τετρακοσίων τὸ μῆκος.
ἀποτειχίσας ὦν τὸν αὐχένα τῆς Χερσονήσου ὁ Μιλτιάδης 37
καὶ τοὺς Ἀψινθίους τρόπῳ τοιούτῳ ὠσάμενος τῶν λοιπῶν
πρώτοισι ἐπολέμησε Λαμψακηνοῖσι· καί μιν οἱ Λαμψακηνοὶ
λοχήσαντες αἱρέουσι ζωγρίῃ. ἦν δὲ ὁ Μιλτιάδης Κροίσῳ
τῷ Λυδῷ ἐν γνώμῃ γεγονώς· πυθόμενος ὦν ὁ Κροῖσος ταῦτα
πέμπων προηγόρευε τοῖσι Λαμψακηνοῖσι μετιέναι Μιλτιάδεα·

1 ταύτης om. RSV 2 ὁρέων PRSV 4 προελθοῦσι RV 5 οἱ om. ABCP 7 Μιλτιάδην PRS[V] 8 ὁ om. RSV ἀχθήμενόν SV 10 ποιοίη ABCP αὐτοὶ RSV 11 δὴ AB 12 ἀναραιρ. Stein: ἀναιρ. SV: ἀραιρ. R: ἀνηιρ. ABCP 13 λαβὼν SV 15 ἐπαγόμενοι RSV 16 κατέστησαν RSV ἐπετείχισε ABCP[1] 18 δηλήσασθαι ἐκβάλοντες C 20 τούτου om. R εἴσω ABCRSV 23 τούτω RSV: τοιῷδε P 27 Μιλτιάδην RS[V]

2 εἰ δὲ μή, σφέας πίτυος τρόπον ἀπείλεε ἐκτρίψειν. πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖσι λόγοισι τὸ θέλει τὸ ἔπος εἶπαι τό σφι ἀπείλησε ὁ Κροῖσος, πίτυος τρόπον ἐκτρίψειν, μόγις κοτὲ μαθὼν τῶν τις πρεσβυτέρων εἶπε τὸ ἐόν, ὅτι πίτυς μούνη πάντων δενδρέων ἐκκοπεῖσα βλαστὸν οὐδένα μετίει ἀλλὰ πανώλεθρος ἐξαπόλλυται. δείσαντες ὦν οἱ

38 Λαμψακηνοὶ Κροῖσον λύσαντες μετῆκαν Μιλτιάδεα. οὗτος μὲν δὴ διὰ Κροῖσον ἐκφεύγει, μετὰ δὲ τελευτᾷ ἄπαις, τὴν ἀρχήν τε καὶ τὰ χρήματα παραδοὺς Στησαγόρῃ τῷ Κίμωνος ἀδελφεοῦ [παιδὶ] ὁμομητρίου. καί οἱ τελευτήσαντι Χερσονησῖται θύουσι ὡς νόμος οἰκιστῇ, καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ἐπιστᾶσι, ἐν τῷ Λαμψακηνῶν οὐδενὶ ἐγγίνεται

2 ἀγωνίζεσθαι. πολέμου δὲ ἐόντος πρὸς Λαμψακηνοὺς καὶ Στησαγόρεα κατέλαβε ἀποθανεῖν ἄπαιδα, πληγέντα τὴν κεφαλὴν πελέκεϊ ἐν τῷ πρυτανηίῳ πρὸς ἀνδρὸς αὐτομόλου μὲν τῷ λόγῳ, πολεμίου δὲ καὶ ὑποθερμοτέρου τῷ ἔργῳ.

39 τελευτήσαντος δὲ καὶ Στησαγόρεω τρόπῳ τοιῷδε, ἐνθαῦτα Μιλτιάδεα τὸν Κίμωνος, Στησαγόρεω δὲ τοῦ τελευτήσαντος ἀδελφεόν, καταλαμψόμενον τὰ πρήγματα ἐπὶ Χερσονήσου ἀποστέλλουσι τριήρεϊ οἱ Πεισιστρατίδαι, οἵ μιν καὶ ἐν Ἀθήνῃσι ἐποίευν εὖ ὡς οὐ συνειδότες δῆθεν τοῦ πατρὸς αὐτοῦ [Κίμωνος] τὸν θάνατον, τὸν ἐγὼ ἐν ἄλλῳ λόγῳ σημανέω

2 ὡς ἐγένετο. Μιλτιάδης δὲ ἀπικόμενος ἐς τὴν Χερσόνησον εἶχε κατ' οἴκους, τὸν ἀδελφεὸν Στησαγόρεα δηλαδὴ ἐπιτιμέων. οἱ δὲ Χερσονησῖται πυνθανόμενοι ταῦτα συνελέχθησαν ἀπὸ πασέων τῶν πολίων οἱ δυναστεύοντες πάντοθεν, κοινῷ δὲ στόλῳ ἀπικόμενοι ὡς συλλυπηθησόμενοι ἐδέθησαν ὑπ' αὐτοῦ. Μιλτιάδης τε δὴ ἴσχει τὴν Χερσόνησον πεντακοσίους βόσκων

2 pr. τὸ] τί H. Stephanus alt. τὸ om. RSV 3 εἶπαι Abicht: εἶναι L 5 δένδρων AB 6 πανωλέθρως ABCP 7 Μιλτιάδην RS[V] 8 μετὰ δὲ ταῦτα PRSV 9 τε om. ABC 10 παιδὶ del. Cobet 12 ἐπιστεῦσι SV 13 ὄντος ABC 14 Στησαγόρην κατελάμβανεν RSV 19 καταλαψ. d 21 συνειδότος C 22 Κίμωνος (del. Stein) αὐτοῦ ABCP 24 κατοικου ABC 27 ἐδεήθησαν C ὑπ' et δὴ (28) om. RSV

ἐπικούρους καὶ γαμέει Ὀλόρου τοῦ Θρηίκων βασιλέος
θυγατέρα Ἡγησιπύλην. οὗτος δὴ ὁ Κίμωνος Μιλτιάδης 40
νεωστὶ μὲν ἐληλύθεε ἐς τὴν Χερσόνησον, κατελάμβανε δέ
μιν ἐλθόντα ἄλλα τῶν κατεχόντων πρηγμάτων χαλεπώτερα.
τρίτῳ μὲν γὰρ ἔτεϊ τούτων Σκύθας ἐκφεύγει· Σκύθαι γὰρ
οἱ νομάδες ἐρεθισθέντες ὑπὸ βασιλέος Δαρείου συνεστρά-
φησαν καὶ ἤλασαν μέχρι τῆς Χερσονήσου ταύτης. τούτους 2
ἐπιόντας οὐκ ὑπομείνας ὁ Μιλτιάδης ἔφευγε [Χερσόνησον],
ἐς ὃ οἵ τε Σκύθαι ἀπαλλάχθησαν καί μιν οἱ Δόλογκοι
κατήγαγον ὀπίσω. ταῦτα μὲν δὴ τρίτῳ ἔτεϊ πρότερον
ἐγεγόνεε τῶν τότε μιν κατεχόντων, τότε δὲ πυνθανόμενος 41
εἶναι τοὺς Φοίνικας ἐν Τενέδῳ πληρώσας τριήρεας πέντε
χρημάτων τῶν παρεόντων ἀπέπλεε ἐς τὰς Ἀθήνας. καὶ ὥσπερ
ὁρμήθη ἐκ Καρδίης πόλιος, ἔπλεε διὰ τοῦ Μέλανος κόλπου·
παραμείβετό τε τὴν Χερσόνησον καὶ οἱ Φοίνικές οἱ περι-
πίπτουσι τῇσι νηυσί. αὐτὸς μὲν δὴ Μιλτιάδης σὺν τῇσι 2
τέσσερσι τῶν νεῶν καταφεύγει ἐς Ἴμβρον, τὴν δέ οἱ πέμπτην
τῶν νεῶν κατεῖλον διώκοντες οἱ Φοίνικες. τῆς δὲ νεὸς
ταύτης ἔτυχε τῶν Μιλτιάδεω παίδων ὁ πρεσβύτατος ἄρχων
Μητίοχος, οὐκ ἐκ τῆς Ὀλόρου τοῦ Θρήικος ἐὼν θυγατρὸς
ἀλλ᾽ ἐξ ἄλλης. καὶ τοῦτον ἅμα τῇ νηὶ εἷλον οἱ Φοίνικες 3
καί μιν πυθόμενοι ὡς εἴη Μιλτιάδεω παῖς ἀνήγαγον παρὰ
βασιλέα, δοκέοντες χάριτα μεγάλην καταθήσεσθαι, ὅτι δὴ
Μιλτιάδης γνώμην ἀπεδέξατο ἐν τοῖσι Ἴωσι πείθεσθαι
κελεύων τοῖσι Σκύθῃσι, ὅτε οἱ Σκύθαι προσεδέοντο λύσαντας
τὴν σχεδίην ἀποπλέειν ἐς τὴν ἑωυτῶν. Δαρεῖος δέ, ὡς οἱ 4
Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίησε κακὸν

2 τὴν θυγατέρα A B C P δὴ Krueger : δὲ L 3 ἐλήλυθε(ν) A B C 4 καταλαβόντω A B C 5 ⟨πρὸ⟩ τούτων Stein ἔφευγε R S V 6 ἐρετισθ. S V : ἐρετιθ. R 7 τῆς om. P R S V 8 οὐκ P : οὐχ rell. ἀπὸ Χερσονήσου A B : om. C 9 ἀπηλλ. A B C μιν οἱ R S V : ἐκεῖνον A B C P 14 ὡρμήθη C P R S V; post hoc verbum distinguit Brackett 15 παρημείβετό A B C 17 τέσσερσι P : τέσσαρσι rell. καταφεύγει . . . νεῶν om. R V : φεύγει μίαν δὲ τῶν νεῶν S 25 λύσαντες R S V 27 κακὸν post μὲν C

μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά· καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται. Μιλτιάδης δὲ ἐξ Ἴμβρου ἀπικνέεται ἐς τὰς Ἀθήνας.

42 Καὶ κατὰ τὸ ἔτος τοῦτο ἐκ τῶν Περσέων οὐδὲν ἐπὶ πλέον
ἐγένετο τούτων ἐς νεῖκος φέρον Ἴωσι, ἀλλὰ τάδε μὲν
χρήσιμα κάρτα τοῖσι Ἴωσι ἐγένετο τούτου τοῦ ἔτεος·
Ἀρταφρένης ὁ Σαρδίων ὕπαρχος μεταπεμψάμενος ἀγγέλους
ἐκ τῶν πολίων συνθήκας σφίσι αὐτοῖσι τοὺς Ἴωνας ἠνάγκασε
ποιέεσθαι, ἵνα δωσίδικοι εἶεν καὶ μὴ ἀλλήλους φέροιέν τε
2 καὶ ἄγοιεν. ταῦτά τε ἠνάγκασε ποιέειν καὶ τὰς χώρας
σφέων μετρήσας κατὰ παρασάγγας, τοὺς καλέουσι οἱ Πέρσαι
τὰ τριήκοντα στάδια, κατὰ δὴ τούτους μετρήσας φόρους
ἔταξε ἑκάστοισι, οἳ κατὰ χώρην διατελέουσι ἔχοντες ἐκ
τούτου τοῦ χρόνου αἰεὶ ἔτι καὶ ἐς ἐμὲ ὡς ἐτάχθησαν ἐξ
Ἀρταφρένεος· ἐτάχθησαν δὲ σχεδὸν κατὰ ταὐτὰ τὰ καὶ
43 πρότερον εἶχον. καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν· ἅμα δὲ
τῷ ἔαρι τῶν ἄλλων καταλελυμένων στρατηγῶν ἐκ βασιλέος
Μαρδόνιος ὁ Γωβρύεω κατέβαινε ἐπὶ θάλασσαν, στρατὸν
πολλὸν μὲν κάρτα πεζὸν ἅμα ἀγόμενος πολλὸν δὲ ναυτικόν,
ἡλικίην τε νέος ἐὼν καὶ νεωστὶ γεγαμηκὼς βασιλέος Δαρείου
2 θυγατέρα Ἀρτοζώστρην. ἄγων δὲ τὸν στρατὸν τοῦτον ὁ
Μαρδόνιος ἐπείτε ἐγένετο ἐν τῇ Κιλικίῃ, αὐτὸς μὲν ἐπιβὰς
ἐπὶ νεὸς ἐκομίζετο ἅμα τῇσι ἄλλῃσι νηυσί, στρατιὴν δὲ τὴν
3 πεζὴν ἄλλοι ἡγεμόνες ἦγον ἐπὶ τὸν Ἑλλήσποντον. ὡς δὲ
παραπλέων τὴν Ἀσίην ἀπίκετο ὁ Μαρδόνιος ἐς τὴν Ἰωνίην,
ἐνθαῦτα μέγιστον θῶμα ἐρέω τοῖσι μὴ ἀποδεκομένοισι

2 ἐξ ἧς A B C 5 ἔτι πλέον P R S V 7 κάρτα χρήσιμα A B C 8 δὲ ὁ A B C 9 πολεμίων P[t] R S V 10 ποιέεσθαι . . . ἠνάγκασε om. R δωσίδικοι S V : δοσ. A B C P post ἀλλήλους in verborum ποιέεσθαι . . . ἄγοιεν repetitione αὖθις addit V 12 μετρ. σφέων A B C 15 καὶ ἔτι P R S V 16 αὐτὰ R : τὰ αὐτὰ S V 17 εἰρηναῖοι R V 19 Γοβρύεω C 20 δὲ] τε R S V 21 ἡλικίη R τε] δὲ C 22 Ἀρταζ. C τοῦτον post Μαρδόνιος P : om. R S V 23 ἐγίνετο R V 24 νεὼς R S V ἄλλῃσι om. R S V νευσί R V 27 θῶυμα A B P : θαῦμα S V

Ἑλλήνων Περσέων τοῖσι ἑπτὰ Ὀτάνεα γνώμην ἀποδέξασθαι
ὡς χρεὸν εἴη δημοκρατέεσθαι Πέρσας· τοὺς γὰρ τυράννους
τῶν Ἰώνων καταπαύσας πάντας ὁ Μαρδόνιος δημοκρατίας
κατίστα ἐς τὰς πόλιας. ταῦτα δὲ ποιήσας ἠπείγετο ἐς τὸν 4
Ἑλλήσποντον. ὡς δὲ συνελέχθη μὲν χρῆμα πολλὸν νεῶν,
συνελέχθη δὲ καὶ πεζὸς στρατὸς πολλός, διαβάντες τῇσι
νηυσὶ τὸν Ἑλλήσποντον ἐπορεύοντο διὰ τῆς Εὐρώπης,
ἐπορεύοντο δὲ ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας. αὗται μὲν 44
ὦν σφι πρόσχημα ἦσαν τοῦ στόλου, ἀτὰρ ἐν νόῳ ἔχοντες
ὅσας ἂν πλείστας δύνωνται καταστρέφεσθαι τῶν Ἑλληνίδων
πολίων, τοῦτο μὲν δὴ τῇσι νηυσὶ Θασίους οὐδὲ χεῖρας
ἀνταειραμένους κατεστρέψαντο, τοῦτο δὲ τῷ πεζῷ Μακε-
δόνας πρὸς τοῖσι ὑπάρχουσι δούλους προσεκτήσαντο· τὰ
γὰρ ἐντὸς Μακεδόνων ἔθνεα πάντα σφι ἤδη ἦν ὑποχείρια
γεγονότα. ἐκ μὲν δὴ Θάσου διαβαλόντες πέρην ὑπὸ τὴν 2
ἤπειρον ἐκομίζοντο μέχρι Ἀκάνθου, ἐκ δὲ Ἀκάνθου ὁρμώμενοι
τὸν Ἄθων περιέβαλλον. ἐπιπεσὼν δέ σφι περιπλέουσι
βορῆς ἄνεμος μέγας τε καὶ ἄπορος κάρτα τρηχέως περιέσπε
πλήθεϊ πολλὰς τῶν νεῶν ἐκβάλλων πρὸς τὸν Ἄθων. λέγεται 3
γὰρ κατὰ τριηκοσίας μὲν τῶν νεῶν τὰς διαφθαρείσας εἶναι,
ὑπὲρ δὲ δύο μυριάδας ἀνθρώπων· ὥστε γὰρ θηριωδεστάτης
ἐούσης τῆς θαλάσσης ταύτης τῆς περὶ τὸν Ἄθων οἱ μὲν
ὑπὸ τῶν θηρίων διεφθείροντο ἁρπαζόμενοι, οἱ δὲ πρὸς τὰς
πέτρας ἀρασσόμενοι· οἳ δὲ αὐτῶν νέειν οὐκ ἠπιστέατο, καὶ
κατὰ τοῦτο διεφθείροντο, οἱ δὲ ῥίγεϊ. ὁ μὲν δὴ ναυτικὸς
στρατὸς οὕτω ἔπρησσε, Μαρδονίῳ δὲ καὶ τῷ πεζῷ στρατοπε- 45
δευομένῳ ἐν Μακεδονίῃ νυκτὸς Βρύγοι Θρήικες ἐπεχείρησαν·
καί σφεων πολλοὺς φονεύουσι οἱ Βρύγοι, Μαρδόνιόν τε

5 πολλὸν C[1] (?): πολλῶν rell. 6 πολλὸς στρατός A B C
8 Ἐρέτρειαν A B C 10 δύναιντο A B C 14 ἦν ἤδη A B C
17 Ἄθω R V περιέβαλον R S V 18 βορρῆς A B περίεσπε
C R V: περιέσπεε A: περιέπεσε S 19 ἐκβαλὼν R S V 20 γὰρ
κατὰ S: γὰρ A B C P: κατὰ R V 23 οἱ δὲ . . . ἀρασσόμενοι post
διεφθείροντο (25) R S V 24 οἳ Reiske: οἱ L αὐτέων R S V
νεῖν A B C: νέμειν V ἐπιστ. C P R S V 25 οἱ] ὁ C 28 M. τε
R V: M. δὲ A B C P: καὶ M. S

αὐτὸν τρωματίζουσι. οὐ μὲν οὐδὲ αὐτοὶ δουλοσύνην
διέφυγον πρὸς Περσέων· οὐ γὰρ δὴ πρότερον ἀπανέστη ἐκ
τῶν χωρέων τουτέων Μαρδόνιος πρὶν ἤ σφεας ὑποχειρίους
2 ἐποιήσατο. τούτους μέντοι καταστρεψάμενος ἀπῆγε τὴν
στρατιὴν ὀπίσω, ἅτε τῷ πεζῷ τε προσπταίσας πρὸς τοὺς
Βρύγους καὶ τῷ ναυτικῷ μεγάλως περὶ Ἄθων. οὗτος μέν
νυν ὁ στόλος αἰσχρῶς ἀγωνισάμενος ἀπαλλάχθη ἐς τὴν
46 Ἀσίην. δευτέρῳ δὲ ἔτεϊ τούτων ὁ Δαρεῖος πρῶτα μὲν
Θασίους διαβληθέντας ὑπὸ τῶν ἀστυγειτόνων ὡς ἀπόστασιν
μηχανῴατο, πέμψας ἄγγελον ἐκέλευέ σφεας τὸ τεῖχος
2 περιαιρέειν καὶ τὰς νέας ἐς Ἄβδηρα κομίζειν. οἱ γὰρ δὴ
Θάσιοι, οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες
καὶ προσόδων ἐουσέων μεγαλέων ἐχρέωντο τοῖσι χρήμασι
νέας τε ναυπηγεύμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον
περιβαλλόμενοι. ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς
3 ἠπείρου καὶ ἀπὸ τῶν μετάλλων. ἐκ μέν γε τῶν ἐκ Σκαπτῆς
Ὕλης τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα
προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων,
συχνὰ δὲ οὕτως ὥστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν
ἀτελέσι προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων
ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον
47 προσῆλθε, τριηκόσια. εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα ταῦτα,
καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες ἀνεῦρον
οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην, ἥτις νῦν ἐπὶ
2 τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχε. τὰ δὲ
μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων
τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ Σαμοθρηίκης,

1 *μέντοι* ABCP 7 *ἀπηλ.* PRSV 8 *τουτέων* RV (it. 18) 9 *ὡς ἐς* SV 10 *μηχανοίατο* L 12 *οἷα*] *οἱ* ABC *τε* om. BR 13 *μεγάλων* ABCS 14 *ναῦς* L *ἰσχυρότερον ὑψηλὸν* B 16 *ἐν σκαπτησύλῃ* RSV 17 *χρυσίων* RSV 18 et 20 *προσ-ή(ι)ει* AC: *προσείη* B 19 *ἐοῦσι* om. RSV 21 *προσῆλθε τὸ πλεῖστον* ABC 23 *θαυμ.* ABCPS 24 *ἐπὶ*] *ἀπὸ* ABC 25 *ἔσχηκε* Stein: *ἔχει* Herwerden 26 *Φοινικὰ* SV 27 *Κονύρων* P[1]RSV

ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι. τοῦτο μὲν νύν
ἐστι τοιοῦτον, οἱ δὲ Θάσιοι τῷ βασιλέϊ κελεύσαντι καὶ τὸ 48
τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς νέας [τὰς] πάσας
ἐκόμισαν ἐς Ἄβδηρα.

Μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο ὁ Δαρεῖος τῶν Ἑλλήνων ὅ
τι ἐν νόῳ ἔχοιεν, κότερα πολεμέειν ἑωυτῷ ἢ παραδιδόναι
σφέας αὐτούς. διέπεμπε ὦν κήρυκας ἄλλους ἄλλῃ τάξας 2
ἀνὰ τὴν Ἑλλάδα, κελεύων αἰτέειν βασιλέϊ γῆν τε καὶ ὕδωρ.
τούτους μὲν δὴ ἐς τὴν Ἑλλάδα ἔπεμπε, ἄλλους δὲ κήρυκας
διέπεμπε ἐς τὰς ἑωυτοῦ δασμοφόρους πόλιας τὰς παραθα-
λασσίους, κελεύων νέας τε μακρὰς καὶ ἱππαγωγὰ πλοῖα
ποιέεσθαι. οὗτοί τε δὴ παρεσκευάζοντο ταῦτα καὶ τοῖσι 49
ἥκουσι ἐς τὴν Ἑλλάδα κήρυξι πολλοὶ μὲν ἠπειρωτέων ἔδοσαν
τὰ προΐσχετο αἰτέων ὁ Πέρσης, πάντες δὲ νησιῶται ἐς
τοὺς ἀπικοίατο αἰτήσοντες. οἵ τε δὴ ἄλλοι νησιῶται διδοῦσι
γῆν τε καὶ ὕδωρ Δαρείῳ καὶ δὴ καὶ Αἰγινῆται. ποιήσασι 2
δέ σφι ταῦτα ἰθέως Ἀθηναῖοι ἐπεκέατο, δοκέοντές τε ἐπὶ
σφίσι ἔχοντας τοὺς Αἰγινήτας δεδωκέναι, ὡς ἅμα τῷ Πέρσῃ
ἐπὶ σφέας στρατεύωνται, καὶ ἄσμενοι προφάσιος ἐπελάβοντο,
φοιτῶντές τε ἐς τὴν Σπάρτην κατηγόρεον τῶν Αἰγινητέων
τὰ πεποιήκοιεν προδόντες τὴν Ἑλλάδα. πρὸς ταύτην δὲ 50
τὴν κατηγορίην Κλεομένης ὁ Ἀναξανδρίδεω, βασιλεὺς ἐὼν
Σπαρτιητέων, διέβη ἐς Αἴγιναν, βουλόμενος συλλαβεῖν
Αἰγινητέων τοὺς αἰτιωτάτους. ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων, 2
ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων, ἐν δὲ
δὴ καὶ Κριὸς ὁ Πολυκρίτου μάλιστα, ὃς οὐκ ἔφη αὐτὸν
οὐδένα ἄξειν χαίροντα Αἰγινητέων· ἄνευ γάρ μιν Σπαρτιητέων

1 τῇ om. PRSV ζητήσει L [V] 2 τοιοῦτο P 3 τὰς om. PRSV 6 νῶι AB πολεμεῖν ABC 9 δὲ] τε C 14 δὲ οἱ C 15 τοὺς P : οὓς rell. 17 σφισι ABC τε om. P 18 ἔχοντας PS Eustath. Od. 1856 : ἔχοντες RV : ἐπέχοντας ABC 19 στρατεύονται RSV 20 φοιτέοντές PRSVC (-έων-) τὴν om. RSV τῶν om. PRSV 22 βασιλεύων ABCE 24 τοὺς . . . Αἰγινητέων om. R συλλαμβάνειν PSV 25 αὐτῶ(ι) ἐγίνοντο PSV τῶν om. SV δὲ om. R

τοῦ κοινοῦ ποιέειν ταῦτα, ὑπ' Ἀθηναίων ἀναγνωσθέντα χρήμασι· ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέϊ ἐλθόντα
3 συλλαμβάνειν. ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου. Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη οὔνομα· ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε. ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη· Ἤδη νῦν καταχαλκοῦ, ὦ κριέ, τὰ κέρεα, ὡς συνοισόμενος μεγάλῳ κακῷ.

51 Ἐν δὲ τῇ Σπάρτῃ τοῦτον τὸν χρόνον ὑπομένων Δημάρητος ὁ Ἀρίστωνος διέβαλλε τὸν Κλεομένεα, ἐὼν βασιλεὺς καὶ οὗτος Σπαρτιητέων, οἰκίης δὲ τῆς ὑποδεεστέρης, κατ' ἄλλο μὲν οὐδὲν ὑποδεεστέρης (ἀπὸ γὰρ τοῦ αὐτοῦ γεγόνασι), κατὰ πρεσβυγενείην δέ κως τετίμηται μᾶλλον ἡ Εὐρυσθένεος.
52 Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουσι αὐτὸν Ἀριστόδημον τὸν Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βασιλεύοντα ἀγαγεῖν σφέας ἐς ταύτην τὴν χώρην
2 τὴν νῦν ἐκτέαται, ἀλλ' οὐ τοὺς Ἀριστοδήμου παῖδας. μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριστοδήμῳ τεκεῖν τὴν γυναῖκα, τῇ οὔνομα εἶναι Ἀργείην· θυγατέρα δὲ αὐτὴν λέγουσι εἶναι Αὐτεσίωνος τοῦ Τεισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος· ταύτην δὴ τεκεῖν δίδυμα, ἐπιδόντα δὲ τὸν Ἀριστό-
3 δημον τὰ τέκνα νούσῳ τελευτᾶν. Λακεδαιμονίους δὲ τοὺς τότε ἐόντας βουλεῦσαι κατὰ νόμον βασιλέα τῶν παίδων τὸν πρεσβύτερον ποιήσασθαι· οὐκ ὦν δή σφεας ἔχειν ὁκότερον ἕλωνται, ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων· οὐ δυναμένους δὲ γνῶναι, ἢ καὶ πρὸ τούτου, ἐπειρωτᾶν τὴν
4 τεκοῦσαν. τὴν δὲ οὐδὲ αὐτὴν φάναι διαγινώσκειν· εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα, βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βασιλέες. τοὺς ὦν δὴ Λακεδαιμονίους

1 ἀπὸ R S V 5 τὸ οὔνομα A B C P : τοὔνομα E alt. οἱ om. R S V, post ἔφρασέ P 6 ἢ δὴ C P[t] 7 κέρατα C Eust. Dion. 511 9 διέβαλε A B C S V ἐὼν om. R S V 12 πως A B C 18 ἣν Ἀργίνην R S V 19 Τισαμενοῦ L 20 δὴ] δὲ P R S V τὸν om. A B C (?) 22 τότε ⟨ἐν τέλεϊ⟩ Stein βασιλεῦσαι R 25 δυναμένου R 26 οὐδ' αὐτὴν A B C : οὐδὲν τὴν V : οὐδὲν S εἰδῖα R : εἰδυῖα V 27 εἰκὸς ὡς R (οἰκ-) S V

ἀπορέειν, ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρησομένους
ὅ τι χρήσωνται τῷ πρήγματι. τὴν δὲ Πυθίην κελεύειν 5
σφέας ἀμφότερα τὰ παιδία ἡγήσασθαι βασιλέας, τιμᾶν δὲ
μᾶλλον τὸν γεραίτερον. τὴν μὲν δὴ Πυθίην ταῦτά σφι
ἀνελεῖν, τοῖσι δὲ Λακεδαιμονίοισι ἀπορέουσι οὐδὲν ἧσσον
ὅκως ἐξεύρωσι αὐτῶν τὸν πρεσβύτερον, ὑποθέσθαι ἄνδρα
Μεσσήνιον τῷ οὔνομα εἶναι Πανίτην· ὑποθέσθαι δὲ τοῦτον 6
τὸν Πανίτην τάδε τοῖσι Λακεδαιμονίοισι, φυλάξαι τὴν
γειναμένην ὁκότερον τῶν παιδίων πρότερον λούει καὶ σιτίζει·
καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται αἰεὶ ποιεῦσα, τοὺς δὲ πᾶν
ἕξειν ὅσον τι καὶ δίζηνται καὶ θέλουσι ἐξευρεῖν, ἢν δὲ
πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦσα, δῆλά σφι ἔσεσθαι
ὡς οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε, ἐπ᾽ ἄλλην τε τραπέσθαι
σφέας ὁδόν. ἐνθαῦτα δὴ τοὺς Σπαρτιήτας κατὰ τὰς τοῦ 7
Μεσσηνίου ὑποθήκας φυλάξαντας τὴν μητέρα τῶν Ἀριστο-
δήμου παίδων λαβεῖν κατὰ ταὐτὰ τιμῶσαν τὸν πρότερον καὶ
σίτοισι καὶ λουτροῖσι, οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάσσετο.
λαβόντας δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸς τῆς γειναμένης
ὡς ἐὸν πρότερον τρέφειν ἐν τῷ δημοσίῳ· καί οἱ οὔνομα
τεθῆναι Εὐρυσθένεα, τῷ δὲ Προκλέα. τούτους ἀνδρωθέντας 8
αὐτούς τε ἀδελφεοὺς ἐόντας λέγουσι διαφόρους εἶναι τὸν
πάντα χρόνον τῆς ζόης ἀλλήλοισι, καὶ τοὺς ἀπὸ τούτων
γενομένους ὡσαύτως διατελέειν. ταῦτα μὲν Λακεδαιμόνιοι **53**
λέγουσι μοῦνοι Ἑλλήνων, τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπ᾽
Ἑλλήνων ἐγὼ γράφω, τούτους γὰρ δὴ τοὺς Δωριέων
βασιλέας μέχρι μὲν Περσέος τοῦ Δανάης, τοῦ θεοῦ ἀπεόντος,
καταλεγομένους ὀρθῶς ὑπ᾽ Ἑλλήνων καὶ ἀποδεικνυμένους

2 *χρήσονται* C S V *σφέας κελεύειν* A B C 4 *πρεσβύτερον* A B C 6 *τὸ* C 7 *Μεσήν.* C R V (it. 15 C R) 9 *παίδων* A B P C (?) 10 *τὰ αὐτὰ* R S V (it. 16) *φαίνεται* R : om. S V *ἀεὶ* A B R : om. S V *ποιέουσα* R S V 13 *τράπεσθαι σφέας* A B : *σφέας τραπέσθαι* R S V P (*τράπ.*) 16 *τὸ* C 18 *γιναμένης* C 20 *τὲ θεῖναι* R S V *τῶ δὲ νεωτέρω* R S V 22 *ζώης* A[1] C : *ζωῆς* S V 23 *γεινομ.* A : *γινομ.* B *μὲν*] *δὲ* S V 24 *κατὰ ταυτὰ* C : *τὰ* om. R S V 25 *Ἑλλήνων*] *ἀλλήλων* C *γὰρ δὴ* om. P R S V 26 *μὲν δὴ* A B C 27 *τοὺς καταλεγομένους* A B C

ὡς εἰσὶ Ἕλληνες· ἤδη γὰρ τηνικαῦτα ἐς Ἕλληνας οὗτοι
2 ἐτέλεον. ἔλεξα δὲ μέχρι Περσέος τοῦδε εἵνεκα, ἀλλ' οὐκ ἀνέκαθεν ἔτι ἔλαβον, ὅτι οὐκ ἔπεστι ἐπωνυμίη Περσέϊ οὐδεμία πατρὸς θνητοῦ, ὥσπερ Ἡρακλέϊ Ἀμφιτρύων· ἤδη ὦν ὀρθῷ λόγῳ χρεωμένῳ μέχρι Περσέος [ὀρθῶς] εἴρηταί μοι· ἀπὸ δὲ Δανάης τῆς Ἀκρισίου καταλέγοντι τοὺς ἄνω αἰεὶ πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων ἡγεμόνες
54 Αἰγύπτιοι ἰθαγενέες. ταῦτα μέν νυν κατὰ τὰ Ἕλληνες λέγουσι γεγενεηλόγηται, ὡς δὲ ὁ παρὰ Περσέων λόγος λέγεται, αὐτὸς ὁ Περσεύς, ἐὼν Ἀσσύριος, ἐγένετο Ἕλλην, ἀλλ' οὐκ οἱ Περσέος πρόγονοι· τοὺς δὲ Ἀκρισίου γε πατέρας ὁμολογέοντας κατ' οἰκηιότητα Περσέϊ οὐδέν, τούτους δὲ
55 εἶναι, κατά περ Ἕλληνες λέγουσι, Αἰγυπτίους. καὶ ταῦτα μέν νυν περὶ τούτων εἰρήσθω· ὅ τι δέ, ἐόντες Αἰγύπτιοι, καὶ ὅ τι ἀποδεξάμενοι ἔλαβον τὰς Δωριέων βασιληίας, ἄλλοισι γὰρ περὶ αὐτῶν εἴρηται, ἐάσομεν αὐτά· τὰ δὲ ἄλλοι οὐ κατελάβοντο, τούτων μνήμην ποιήσομαι.

56 Γέρεά τε δὴ τάδε τοῖσι βασιλεῦσι Σπαρτιῆται δεδώκασι· ἱερωσύνας δύο, Διός τε Λακεδαίμονος καὶ Διὸς οὐρανίου, καὶ πόλεμόν γ' ἐκφέρειν ἐπ' ἣν ἂν βούλωνται χώρην, τούτου δὲ μηδένα εἶναι Σπαρτιητέων διακωλυτήν, εἰ δὲ μή, αὐτὸν ἐν τῷ ἄγεϊ ἐνέχεσθαι· στρατευομένων δὲ πρώτους ἰέναι τοὺς βασιλέας, ὑστάτους δὲ ἀπιέναι· ἑκατὸν δὲ ἄνδρας λογάδας ἐπὶ στρατιῆς φυλάσσειν αὐτούς· προβάτοισι δὲ χρᾶσθαι ἐν τῇσι ἐξοδίῃσι ὁκόσοισι ἂν ὦν ἐθέλωσι, τῶν δὲ θυομένων ἁπάντων τὰ δέρματά τε καὶ τὰ νῶτα λαμβάνειν σφέας.

2 ἔλεξαν C   δὴ AB: om. C   4 Ἀμφιτρύωνος Dobree   5 τοῦ Π. PRSV   ὀρθῶς om. S   6 καταλέγονται RSV   ἀεὶ AB   7 αὐτέων RV   9 παρὰ om. PRSV   11 οὐκ οἶδ' οἱ C   τούς γε Ἀκρ. πατέρας RSV   13 λέγουσιν Ἑλλ. RSV   14 νυν om. RSV   15 ἄλλοι R   16 εἰρέαται ABC (ἠρ.)   17 κατέλαβον Cobet   τουτέων RSV   18 τε] δὲ RSV   19 ἱερωσ. AS: ἱροσ. RV: ἱρωσ. BCP   20 γ' om. ABCP   ἐὰν RSV   22 στρατευομένους P¹RSV   23 pr. δὲ] τε C   λογχάδας sine ἄνδρας RSV   24 στρατιῇ RSV   χρῆσθαι ABC   25 τοῖσι SV   ἐξοδίοισι S   ὦν om. PRSV   26 πάντων ABC

ταῦτα μὲν τὰ ἐμπολέμια, τὰ δὲ ἄλλα τὰ εἰρηναῖα κατὰ τάδε 57
σφι δέδοται· ἢν θυσίη τις δημοτελὴς ποιῆται, πρώτους ἐπὶ
τὸ δεῖπνον ἵζειν τοὺς βασιλέας καὶ ἀπὸ τούτων πρώτων
ἄρχεσθαι, διπλήσια νέμοντας ἑκατέρῳ τὰ πάντα ἢ τοῖσι
ἄλλοισι δαιτυμόνεσι· καὶ σπονδαρχίας εἶναι τούτων καὶ τῶν
τυθέντων τὰ δέρματα. νεομηνίας δὲ πάσας καὶ ἑβδόμας 2
ἱσταμένου τοῦ μηνὸς δίδοσθαι ἐκ τοῦ δημοσίου ἱρήιον τέλειον
ἑκατέρῳ ἐς Ἀπόλλωνος καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου
τετάρτην Λακωνικήν, καὶ ἐν τοῖσι ἀγῶσι πᾶσι προεδρίας
ἐξαιρέτους. καὶ προξείνους ἀποδεικνύναι τούτοισι προσ-
κεῖσθαι τοὺς ἂν ἐθέλωσι τῶν ἀστῶν καὶ Πυθίους αἱρέεσθαι
δύο ἑκάτερον· οἱ δὲ Πύθιοί εἰσι θεοπρόποι ἐς Δελφούς,
σιτεόμενοι μετὰ τῶν βασιλέων τὰ δημόσια. μὴ ἐλθοῦσι 3
δὲ τοῖσι βασιλεῦσι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεσθαί σφι ἐς
τὰ οἰκία ἀλφίτων τε δύο χοίνικας ἑκατέρῳ καὶ οἴνου κοτύλην,
παρεοῦσι δὲ διπλήσια πάντα δίδοσθαι· τὠυτὸ δὲ τοῦτο καὶ
πρὸς ἰδιωτέων κληθέντας ἐπὶ δεῖπνον τιμᾶσθαι. τὰς δὲ 4
μαντηίας τὰς γινομένας τούτους φυλάσσειν, συνειδέναι δὲ
καὶ τοὺς Πυθίους. δικάζειν δὲ μούνους τοὺς βασιλέας τοσάδε
μοῦνα· πατρούχου τε παρθένου πέρι, ἐς τὸν ἱκνέεται ἔχειν,
ἢν μή περ ὁ πατὴρ αὐτὴν ἐγγυήσῃ, καὶ ὁδῶν δημοσιέων
πέρι. καὶ ἤν τις θετὸν παῖδα ποιέεσθαι ἐθέλῃ, βασιλέων 5
ἐναντίον ποιέεσθαι. καὶ παρίζειν βουλεύουσι τοῖσι γέρουσι,
ἐοῦσι δυῶν δέουσι τριήκοντα· ἢν δὲ μὴ ἔλθωσι, τοὺς μάλιστά
σφι τῶν γερόντων προσήκοντας ἔχειν τὰ τῶν βασιλέων
γέρεα, δύο ψήφους τιθεμένους, τρίτην δὲ τὴν ἑωυτῶν. ταῦτα 58
μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρ-
τιητέων, ἀποθανοῦσι δὲ τάδε· ἱππέες περιαγγέλλουσι τὸ

1 ἐνπολ. CSV εἰρημένα RSV 2 θυσίην τις (τε C) δημοτελῆ ABC ποιέηται PRSV 3 πρώτων V: πρῶτον rell. 4 τὰ om. R 5 δαιτυμόνεσσι AB 6 τιθέντων προβάτων R (τυθ.) SV δὲ ἀνὰ PSV καὶ ἑβδόμας om. RSV 8 Ἀπόλλωνα RSV 10 προκεῖσθαι ABR 11 θέλωσι RSV 12 ἑκατέρων SV Πύθιοίσι θεοπρόποι R 20 πατρωιούχου Roehl 22 θέλῃ RSV 23 ποιέσθαι R 27 τῶν] τοῦ AB

γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν, κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητας κροτέουσι. ἐπεὰν ὦν τοῦτο γένηται τοιοῦτον, ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι, ἄνδρα τε καὶ γυναῖκα· μὴ ποιήσασι δὲ τοῦτο
2 ζημίαι μεγάλαι ἐπικέαται. νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ· τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τὠυτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων. ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων, ἐκ πάσης δεῖ Λακεδαίμονος, χωρὶς Σπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς
3 τὸ κῆδος ἰέναι· τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες, σύμμιγα τῇσι γυναιξὶ κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ, φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων, τοῦτον δὴ γενέσθαι ἄριστον. ὃς δ᾽ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ, τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι. ἐπεὰν δὲ θάψωσι, ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδ᾽ ἀρχαιρεσίη
59 συνίζει, ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας. συμφέρονται δὲ ἄλλο [οὗτοι] τόδε τοῖσι Πέρσῃσι· ἐπεὰν ἀποθανόντος τοῦ βασιλέος ἄλλος ἐνίστηται βασιλεύς, οὗτος ὁ ἐσιὼν ἐλευθεροῖ ὅστις τι Σπαρτιητέων τῷ βασιλέϊ ἢ τῷ δημοσίῳ ὤφειλε. ἐν δ᾽ αὖ Πέρσῃσι ὁ κατιστάμενος βασιλεὺς τὸν
60 προοφειλόμενον φόρον μετίει τῇσι πόλισι πάσῃσι. συμφέρονται δὲ καὶ τάδε Αἰγυπτίοισι Λακεδαιμόνιοι· οἱ κήρυκες αὐτῶν καὶ αὐληταὶ καὶ μάγειροι ἐκδέκονται τὰς πατρωίας τέχνας, καὶ αὐλητής τε αὐλητέω γίνεται καὶ μάγειρος μαγείρου καὶ κῆρυξ κήρυκος· οὐ κατὰ λαμπροφωνίην

2 λέβητα ABC   οὖν RV   3 γίνηται ABRVP^c τοιοῦτο ABCP   7 ὧν om. PRSV   τῷ αὐτῷ ABC   11 εἶναι RSV   καὶ αὐτῶν Σπαρτ. om. RSV   13 τοῖσι RV   τὰ μέτωπα om. S   14 ἀεὶ AB   16 τούτου Reiske   20 οὗτοι om. ABC   τόγε C   21 τοῦ . . . ἐνίστηται (-αται C) om. RSV   εἰσιὼν ABC   22 τι om. P^1RSV   23 ἔν τε RSV   24 προσοφειλόμενον ABCS   πάσῃσι om. SV

ἐπιτιθέμενοι ἄλλοι σφέας παρακληίουσι, ἀλλὰ κατὰ τὰ
πάτρια ἐπιτελέουσι. ταῦτα μὲν δὴ οὕτω γίνεται.

Τότε δὲ τὸν Κλεομένεα ἐόντα ἐν τῇ Αἰγίνῃ καὶ κοινὰ τῇ 61
Ἑλλάδι ἀγαθὰ προεργαζόμενον ὁ Δημάρητος διέβαλε, οὐκ
Αἰγινητέων οὕτω κηδόμενος ὡς φθόνῳ καὶ ἄγῃ χρεώμενος.
Κλεομένης δὲ νοστήσας ἀπ' Αἰγίνης ἐβούλευε τὸν Δημάρητον
παῦσαι τῆς βασιληίης, διὰ πρῆγμα τοιόνδε ἐπίβασιν ἐς
αὐτὸν ποιεύμενος· Ἀρίστωνι βασιλεύοντι ἐν Σπάρτῃ καὶ
γήμαντι γυναῖκας δύο παῖδες οὐκ ἐγίνοντο. καὶ οὐ γὰρ 2
συνεγινώσκετο αὐτὸς τούτων εἶναι αἴτιος, γαμέει τρίτην
γυναῖκα· ὧδε δὲ γαμέει. ἦν οἱ φίλος τῶν Σπαρτιητέων
ἀνήρ, τῷ προσέκειτο τῶν ἀστῶν μάλιστα ὁ Ἀρίστων. τούτῳ
τῷ ἀνδρὶ ἐτύγχανε ἐοῦσα γυνὴ καλλίστη μακρῷ τῶν ἐν
Σπάρτῃ γυναικῶν, καὶ ταῦτα μέντοι καλλίστη ἐξ αἰσχίστης
γενομένη. ἐοῦσαν γάρ μιν τὸ εἶδος φλαύρην ἡ τροφὸς 3
αὐτῆς, οἷα ἀνθρώπων τε ὀλβίων θυγατέρα καὶ δυσειδέα
ἐοῦσαν, πρὸς δὲ καὶ ὁρῶσα τοὺς γονέας συμφορὴν τὸ εἶδος
αὐτῆς ποιευμένους, ταῦτα ἕκαστα μαθοῦσα ἐπιφράζεται τοιάδε·
ἐφόρεε αὐτὴν ἀνὰ πᾶσαν ἡμέρην ἐς τὸ τῆς Ἑλένης ἱρόν· τὸ
δ' ἐστὶ ἐν τῇ Θεράπνῃ καλεομένῃ, ὕπερθε τοῦ Φοιβηίου
ἱροῦ· ὅκως δὲ ἐνείκειε ἡ τροφός, πρός τε τὤγαλμα ἵστα καὶ
ἐλίσσετο τὴν θεὸν ἀπαλλάξαι τῆς δυσμορφίης τὸ παιδίον.
καὶ δή κοτε ἀπιούσῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται 4
ἐπιφανῆναι, ἐπιφανεῖσαν δὲ ἐπειρέσθαι μιν ὅ τι φέρει ἐν τῇ
ἀγκάλῃ, καὶ τὴν φράσαι ὡς παιδίον φορέει· τὴν δὲ κελεῦσαί οἱ
δέξαι, τὴν δὲ οὐ φάναι· ἀπειρῆσθαι γάρ οἱ ἐκ τῶν γειναμένων
μηδενὶ ἐπιδεικνύναι· τὴν δὲ πάντως ἑωυτῇ κελεύειν ἐπιδέξαι.

3 δὴ RSV ἐν τῇ ABC 4 προεργαζόμενον Eltz: προσεργ. L an διέβαλλε? 5 φόνῳ RSV ἄγηι P[c] Suid. s. v.: ἄτηι AB: αὕτη C: ἄγει P[1] RSV 8 τε ἐν R: τότε ἐν SV ἐς Σπάρτην ABCP 9 οὐ om. SV 10 τὴν τρίτην AB[1]C 12 προσεκέετο PRV: -έατο ABCS 17 ὀρέουσα PRSV 19 ἡμέραν ABC 21 ὅπως RSV τε C ἐνέκειεν RV: ἐνήκ. S τε om. S (non RV) τὸ ἄγαλμα RSV 22 τὸν θεὸν C 23 ἱεροῦ A 24 ἐν . . . φόρεει om. SV 25 φέρει ABC 26 δεῖξαι L 27 ἐπιδεῖξαι L

5 ὁρῶσαν δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέσθαι,
οὕτω δὴ τὴν τροφὸν δέξαι τὸ παιδίον· τὴν δὲ καταψῶσαν
τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡς καλλιστεύσει πασέων
τῶν ἐν Σπάρτῃ γυναικῶν. ἀπὸ μὲν δὴ ταύτης τῆς ἡμέρης
μεταπεσεῖν τὸ εἶδος· γαμέει δέ [δή] μιν ἐς γάμου ὥρην
ἀπικομένην Ἄγητος ὁ Ἀλκείδεω, οὗτος δὴ ὁ τοῦ Ἀρίστωνος
62 φίλος. τὸν δὲ Ἀρίστωνα ἔκνιζε ἄρα τῆς γυναικὸς ταύτης
ἔρως· μηχανᾶται δὴ τοιάδε· αὐτός τε τῷ ἑταίρῳ, τοῦ ἦν ἡ
γυνὴ αὕτη, ὑποδέκεται δωτίνην δώσειν τῶν ἑωυτοῦ πάντων
ἕν, τὸ ἂν αὐτὸς ἐκεῖνος ἕληται, καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε
ὡσαύτως τὴν ὁμοίην διδόναι. ὁ δὲ οὐδὲν φοβηθεὶς ἀμφὶ
τῇ γυναικί, ὁρέων ἐοῦσαν καὶ Ἀρίστωνι γυναῖκα, καταινέει
2 ταῦτα· ἐπὶ τούτοισι δὲ ὅρκους ἐπήλασαν. μετὰ δὲ αὐτός
τε ὁ Ἀρίστων ἔδωκε τοῦτο, ὅ τι δὴ ἦν, τὸ εἵλετο τῶν κει-
μηλίων τῶν Ἀρίστωνος ὁ Ἄγητος, καὶ αὐτὸς τὴν ὁμοίην
ζητέων φέρεσθαι παρ' ἐκείνου, ἐνθαῦτα δὴ τοῦ ἑταίρου τὴν
γυναῖκα ἐπειρᾶτο ἀπάγεσθαι. ὁ δὲ πλὴν τούτου μούνου τὰ
ἄλλα ἔφη καταινέσαι· ἀναγκαζόμενος μέντοι τῷ τε ὅρκῳ
63 καὶ τῆς ἀπάτης τῇ παραγωγῇ ἀπίει ἀπάγεσθαι. οὕτω μὲν
δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα ὁ Ἀρίστων, τὴν δευτέρην
ἀποπεμψάμενος. ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώ-
σασα τοὺς δέκα μῆνας ἡ γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν
2 Δημάρητον. καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ
μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε. ὁ δὲ
ἐπιστάμενός τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ
δακτύλων συμβαλλόμενος τοὺς μῆνας εἶπε ἀπομόσας· Οὐκ
ἂν ἐμὸς εἴη. τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι, πρῆγμα μέντοι

1 ὁρῶσα ABC 2 δεῖξαι L 3 εἶπεν CV: εἰπεῖν S 5 μετα-πεσέειν L δή om. PRSV 6 Ἀκλείδεω C: Ἀλκίδεω RSV δὲ RV 8 ὁ ἔρως PRSV δὴ] δὲ RSV ἡ γυνὴ ἦν ABC 9 ὑποδέκετο R: ὑπεδέκετο PSV 10 ἑωυτοῦ C 12 καὶ Ἀρ. γυν. ἐοῦσαν ABC 13 ἐπήλασε RSV 15 ὁ Ἄγητος om. RSV 16 ζητῶν RSV 17 μόνου CRSV 18 τε om. RSV 19 ἀπίησι ABC 20 δὴ om. RSV 22 δὴ om. PRSV 23 οἱ] ἡ R 25 τῷ] ἐξότου ABC 26 συμβαλόμενος AB

οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα· ὁ δὲ παῖς ηὔξετο, καὶ τῷ
Ἀρίστωνι τὸ εἰρημένον μετέμελε· παῖδα γὰρ τὸν Δημάρητον
ἐς τὰ μάλιστά οἱ ἐνόμισε εἶναι. Δημάρητον δὲ οὔνομα 3
ἔθετο αὐτῷ διὰ τόδε· πρότερον τούτων πανδημεὶ Σπαρτιῆται
Ἀρίστωνι, ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασι-
λέων τῶν ἐν Σπάρτῃ γενομένων, ἀρὴν ἐποιήσαντο παῖδα
γενέσθαι· διὰ τοῦτο μέν οἱ τὸ οὔνομα Δημάρητος ἐτέθη.
χρόνου δὲ προϊόντος Ἀρίστων μὲν ἀπέθανε, Δημάρητος δὲ 64
ἔσχε τὴν βασιληίην. ἔδεε δέ, ὡς οἶκε, ἀνάπυστα γενόμενα
ταῦτα καταπαῦσαι Δημάρητον τῆς βασιληίης, †διὰ τὸ† Κλεο-
μένεϊ διεβλήθη μεγάλως πρότερόν τε ὁ Δημάρητος ἀπαγαγὼν
τὴν στρατιὴν ἐξ Ἐλευσῖνος καὶ δὴ καὶ τότε ἐπ' Αἰγινητέων
τοὺς μηδίσαντας διαβάντος Κλεομένεος. ὁρμηθεὶς ὦν 65
ἀποτίνυσθαι ὁ Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος
τοῦ Ἅγιος, ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ, ἐπ' ᾧ τε, ἢν
αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου, ἕψεταί οἱ ἐπ'
Αἰγινήτας. ὁ δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ 2
μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε· ἁρμοσαμένου Λευτυ-
χίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα
ὁ Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ
γάμου, φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν
γυναῖκα. κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἡ ἔχθρη ἡ ἐς τὸν 3
Δημάρητον ἐγεγόνεε, τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης
ὁ Λευτυχίδης κατόμνυται Δημαρήτῳ, φὰς αὐτὸν οὐκ ἱκνεο-
μένως βασιλεύειν Σπαρτιητέων, οὐκ ἐόντα παῖδα Ἀρίστωνος.
μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε ἀνασῴζων ἐκεῖνο τὸ ἔπος,

1 τὸ om. BRSV τε RSV εὔξετο ABC: ηὔξατο V
3 ἐνόμισέ οἱ RSV αὐτῷ οὔνομα ἔθετο PRSV 4 πανδημὴ V
5 Ἀρίστωνι om. RSV 8 ὁ Ἀρ. C 9 ἔδεεν ὡς οι καὶ RSV
ἔοικε ABCP 10 παῦσαι RSV διὰ τὸ RSV: διὰ τὰ ABCP:
δι' ἃ Struve: διότι ante me Richards 14 ἀποτίνυσθαι PC¹:
ἀποτίνυυσθαι rell. 15 ὄντι R τῆς αὐτῆς οἰκίης ABC
17 μάλιστα τῷ Δημ. ABC 18 τοιόνδε πρῆγμα ABC ἁρμοσμένου
RSV 20 ἀποστερεῖ L Λευτυχίδην RS[V] 22 alt. ἡ om.
ABC εἰς CRV 23 Κλεομένης R 24 Δημαρήτου PRS[V]
26 κατομοσίην RSV

τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε ὁ οἰκέτης παῖδα
γεγονέναι, ὁ δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε, φὰς οὐκ
4 ἑωυτοῦ μιν εἶναι. τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος ὁ
Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος
γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης, τοὺς
ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον
66 πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος. τέλος
δὲ ἐόντων περὶ αὐτῶν νεικέων ἔδοξε Σπαρτιήτῃσι ἐπειρέσθαι
τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι εἰ Ἀρίστωνος εἴη παῖς ὁ
2 Δημάρητος. ἀνοίστου δὲ γενομένου ἐκ προνοίης τῆς Κλεο-
μένεος ἐς τὴν Πυθίην, ἐνθαῦτα προσποιέεται Κλεομένης
Κόβωνα τὸν Ἀριστοφάντου, ἄνδρα ἐν Δελφοῖσι δυνα-
στεύοντα μέγιστον, ὁ δὲ Κόβων Περίαλλον τὴν πρόμαντιν
3 ἀναπείθει τὰ Κλεομένης ἐβούλετο λέγεσθαι λέγειν. οὕτω
δὴ ἡ Πυθίη ἐπειρωτώντων τῶν θεοπρόπων ἔκρινε μὴ
Ἀρίστωνος εἶναι Δημάρητον παῖδα. ὑστέρῳ μέντοι χρόνῳ
ἀνάπυστα ἐγένετο ταῦτα, καὶ Κόβων τε ἔφυγε ἐκ Δελφῶν
67 καὶ Περίαλλος ἡ πρόμαντις ἐπαύσθη τῆς τιμῆς. κατὰ μὲν
δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο,
ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε
ὀνείδεος· μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν ὁ Δημάρητος
2 ἦρχε αἱρεθεὶς ἀρχήν. ἦσαν μὲν δὴ γυμνοπαιδίαι, θεωμένου
δὲ τοῦ Δημαρήτου ὁ Λευτυχίδης, γεγονὼς ἤδη [αὐτὸς]
βασιλεὺς ἀντ' ἐκείνου, πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί
τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν
3 μετὰ τὸ βασιλεύειν. ὁ δὲ ἀλγήσας τῷ ἐπειρωτήματι εἶπε
φὰς αὐτὸς μὲν ἀμφοτέρων ἤδη πεπειρῆσθαι, κεῖνον δὲ οὔ,
τὴν μέντοι ἐπειρώτησιν ταύτην ἄρξειν Λακεδαιμονίοισι ἢ

2 συμβαλλόμενος RSV 3 μιν om. ABC 6 ἔτυχον RSV 9 ὁ om. RSV 10 ἀνοίστου B²: ἀνωΐστου L 13 Περίαλλαν ABCP 14 ἃ ABC οὕτω δὴ] τοῦτο RSV 18 Περίαλλα ABCPRV 19 δὴ om. BC τὴν Δημαρήτου PRSV 20 ἔφευγε PRSV 22 μὲν δὴ] μὲν A¹: δὲ RSV θεομένου SV: ἡγεομένου Valckenaer 23 αὐτὸς om. CSP¹: post βασιλεὺς ABE 26 ἐπερωτήματι ABCEP 27 ἐκεῖνον ABCE

μυρίης κακότητος ἢ μυρίης εὐδαιμονίης. ταῦτα δὲ εἴπας
καὶ κατακαλυψάμενος ἤιε ἐκ τοῦ θεήτρου ἐς τὰ ἑωυτοῦ οἰκία,
αὐτίκα δὲ παρασκευασάμενος ἔθυε τῷ Διὶ βοῦν, θύσας δὲ
τὴν μητέρα ἐκάλεσε. ἀπικομένῃ δὲ τῇ μητρὶ ἐσθεὶς ἐς τὰς 68
χεῖράς οἱ τῶν σπλάγχνων κατικέτευε, λέγων τοιάδε· Ὦ
μῆτερ, θεῶν σε τῶν τε ἄλλων καταπτόμενος ἱκετεύω καὶ
τοῦ ἑρκείου Διὸς τοῦδε φράσαι μοι τὴν ἀληθείην, τίς μευ
ἐστὶ πατὴρ ὀρθῷ λόγῳ. Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι 2
νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτως
ἐλθεῖν παρὰ Ἀρίστωνα, οἱ δὲ καὶ τὸν ματαιότερον λόγον
λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν,
καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα. ἐγώ σε ὦν μετέρχομαι τῶν 3
θεῶν εἰπεῖν τὠληθές· οὔτε γάρ, εἴ περ πεποίηκάς τι τῶν
λεγομένων, μούνη δὴ πεποίηκας, μετὰ πολλέων δέ· ὅ τε
λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν
οὐκ ἐνῆν· τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας.
ὁ μὲν δὴ τοιαῦτα ἔλεγε, ἡ δὲ ἀμείβετο τοισίδε· Ὦ παῖ, 69
ἐπείτε με λιτῇσι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην, πᾶν ἐς σὲ
κατειρήσεται τὠληθές. ὥς με ἠγάγετο Ἀρίστων ἐς ἑωυτοῦ,
νυκτὶ τρίτῃ ἀπὸ τῆς πρώτης ἦλθέ μοι φάσμα εἰδόμενον
Ἀρίστωνι, συνευνηθὲν δὲ τοὺς στεφάνους τοὺς εἶχε ἐμοὶ
περιετίθει. καὶ τὸ μὲν οἰχώκεε, ἧκε δὲ μετὰ ταῦτα ὁ 2
Ἀρίστων. ὡς δέ με εἶδε ἔχουσαν στεφάνους, εἰρώτα τίς
εἴη ὅ μοι δούς· ἐγὼ δὲ ἐφάμην ἐκεῖνον· ὁ δὲ οὐκ ὑπεδέκετο·
ἐγὼ δὲ κατωμνύμην, φαμένη αὐτὸν οὐ καλῶς ποιέειν ἀπαρ-
νεόμενον· ὀλίγῳ γάρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα
δοῦναί μοι τοὺς στεφάνους. ὁρέων δέ με κατομνυμένην ὁ 3

3 βοῦν τῷ Διί A B C 5 οἱ del. Cobet τοιάδε λέγων A B C (τρία δὲ) 9-10 ἐλθεῖν οὕτω R S V 12 εἶναι ἐκείνου P R S V ὦν σε R S V 13 τὸ ἀληθές R S V περ om. C P R V 14 δὴ] δὲ C P[m] πολλῶν R S V 15 ἐν Σπ. om. R S V 17 ἡ] οἱ R V ἠμείβετο A B C τοῖσδε L 18 εἰς L 19 τἀλ. S V με om. S V 21 οὓς εἶχε L 22 ὁ om. A B C P 24 μοι ὁ A B C 25 ποιέειν καλῶς A B C ἀπαρνευόμενον R S V 26 ὀλίγον S [V]

Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα. καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου, τὸ καλέουσι Ἀστραβάκου, τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι.
4 οὕτω, ὦ παῖ, ἔχεις πᾶν, ὅσον τι καὶ βούλεαι πυθέσθαι. ἢ γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας, καί τοι πατήρ ἐστι Ἀστράβακος ὁ ἥρως, ἢ Ἀρίστων· ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι. τῇ δέ σευ μάλιστα κατάπτονται οἱ ἐχθροί, λέγοντες ὡς αὐτὸς ὁ Ἀρίστων, ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος, πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι (τὸν χρόνον γὰρ [τοὺς δέκα μῆνας] οὐδέκω ἐξήκειν) ἀϊδρείῃ τῶν
5 τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος. τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα, καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι· ἐγὼ δὲ σέ, ὦ παῖ, ἑπτάμηνον ἔτεκον. ἔγνω δὲ καὶ αὐτὸς Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο. λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο· τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας. ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι
70 ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας. ἡ μὲν δὴ ταῦτα ἔλεγε, ὁ δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν, τῷ λόγῳ φὰς ὡς ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ πορεύεται. Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντες
2 Δημάρητον δρησμῷ ἐπιχειρέειν ἐδίωκον. καί κως ἔφθη ἐς Ζάκυνθον διαβὰς ὁ Δημάρητος ἐκ τῆς Ἤλιδος· ἐπιδιαβάντες δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτονται καὶ τοὺς θεράποντας αὐτὸν ἀπαιρέονται. μετὰ δέ, οὐ γὰρ ἐξεδίδοσαν αὐτὸν οἱ

2 ἡρώου L 3 αὐλῆσιν RSV Ἀστροβ. ABCP (it. 7) 4 ἀναίρετο RV : -ρέατο S 5 ἐβούλεο RSV 6 σοι ABC 8 τῇ] τὰ Abicht 9 αὐτὸς ὁ om. RSV αὐτῶν R σὺ om. PRSV γενόμενος PRSV 10 φησί RSV 11 τοὺς δ. μῆνας del. Gomperz 12 γὰρ] γὰρ καὶ R 15 καὶ om. SV ὁ Ἀρ. ABC πολὺν AB 16 ἀγνοίῃ Valckenaer ἐκβάλλοι R τοῦτο ante τὸ ABC 17 ἑωυτοῦ RSV πάντα om. ABC 19 αἱ om. RSV 21 φήσας RSV 22 πορεύεσθαι RSV 24 ἐπιβάντες ABC 25 ἅπτοντο AB [C] 26 αὐτοῦ ABCP ἀπαιρέοντο d [C]

Ζακύνθιοι, ἐνθεῦτεν διαβαίνει ἐς τὴν Ἀσίην παρὰ βασιλέα
Δαρεῖον. ὁ δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωστὶ καὶ γῆν τε
καὶ πόλιας ἔδωκε. οὕτω ἀπίκετο ἐς τὴν Ἀσίην Δημάρητος 3
καὶ τοιαύτῃ χρησάμενος τύχῃ, ἄλλα τε Λακεδαιμονίοισι
συχνὰ ἔργοισί τε καὶ γνώμῃσι ἀπολαμπρυνθείς, ἐν δὲ δὴ
καὶ Ὀλυμπιάδα σφι ἀνελόμενος τεθρίππῳ προσέβαλε,
μοῦνος τοῦτο πάντων δὴ τῶν γενομένων βασιλέων ἐν Σπάρτῃ
ποιήσας.

Λευτυχίδης δὲ ὁ Μενάρεος Δημαρήτου καταπαυσθέντος 71
διεδέξατο τὴν βασιληίην, καί οἱ γίνεται παῖς Ζευξίδημος,
τὸν δὴ Κυνίσκον μετεξέτεροι Σπαρτιητέων ἐκάλεον. οὗτος
ὁ Ζευξίδημος οὐκ ἐβασίλευσε Σπάρτης· πρὸ Λευτυχίδεω
γὰρ τελευτᾷ, λιπὼν παῖδα Ἀρχίδημον. Λευτυχίδης δὲ 2
στερηθεὶς Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην,
ἐοῦσαν [τὴν] Μενίου [μὲν] ἀδελφεήν, Διακτορίδεω δὲ θυγατέρα,
ἐκ τῆς οἱ ἔρσεν μὲν γίνεται οὐδέν, θυγάτηρ δὲ Λαμπιτώ,
τὴν Ἀρχίδημος ὁ Ζευξιδήμου γαμέει δόντος αὐτῷ Λευτυχίδεω.
οὐ μὲν οὐδὲ Λευτυχίδης κατεγήρα ἐν Σπάρτῃ, ἀλλὰ τίσιν 72
τοιήνδε τινὰ Δημαρήτῳ ἐξέτεισε· ἐστρατήγησε Λακεδαι-
μονίοισι ἐς Θεσσαλίην, παρεὸν δέ οἱ πάντα ὑποχείρια
ποιήσασθαι ἐδωροδόκησε ἀργύριον πολλόν. ἐπ' αὐτοφώρῳ 2
δὲ ἁλοὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ ἐπικατήμενος χειρίδι πλέῃ
ἀργυρίου, ἔφυγε ἐκ Σπάρτης ὑπὸ δικαστήριον ὑπαχθείς, καὶ
τὰ οἰκία οἱ κατεσκάφη· ἔφυγε δὲ ἐς Τεγέην καὶ ἐτελεύτησε
ἐν ταύτῃ. ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον· τότε δὲ 73
ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα,
αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας, δεινόν

2 τε om. RSV μεγάλως RSV 3 πόλεις RV: πόλις S 6 Ὀλυμπιάδας R προσέλαβε P[1] RSV 7 γενομ. βασ. γενομ. R ἐν om. B 12 Λευτ. . . . Ἀρχ. om. R 13 καταλιπὼν SV 15 τὴν om. PRSV μὲν om. ABC Διακτορίω RV: -ρίεω S 19 Δημαρήτου S [V] ἐξέτησεν R: ἐξέτισε(ν) rell. 20 ὑποχείρια πάντα PRSV 21 πολύ L 22 αὐτῶι C χειρίδι πλέῃ Wesseling: χειρὶ διπλῆ(ι) L 24 οἱ] οὐ CSV ἐν Τεγέῃ RSV 25 ἐν del. Krueger 26 ευωδώθη C[1] (ευοδ. C[c]) P: ὠρθώθη S 27 Λευτυχίδην PRS [V]

2 τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων. οὕτω δὴ
οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπ'
αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε ἐπιλεξάμενοι
ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ
καὶ γένεϊ ἦγον, καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυ-
κρίτου καὶ Κάσαμβον τὸν Ἀριστοκράτεος, οἵ περ εἶχον
μέγιστον κράτος· ἀγαγόντες δέ σφεας ἐς γῆν τὴν Ἀττικὴν
παραθήκην κατατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι
Ἀθηναίους.

74 Μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάϊστον γενόμενον κακο-
τεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων καὶ
ὑπεξέσχε ἐς Θεσσαλίην. ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν
Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα, συνιστὰς τοὺς
Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων σφι
ἦ μὲν ἕψεσθαί σφεας αὐτῷ τῇ ἂν ἐξηγῆται, καὶ δὴ καὶ ἐς
Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας
2 ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ. ἐν δὲ ταύτῃ τῇ πόλι
λέγεται εἶναι ὑπ' Ἀρκάδων τὸ Στυγὸς ὕδωρ, καὶ δὴ καὶ ἔστι
τοιόνδε τι· ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς
ἄγκος, τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος. ἡ δὲ
Νώνακρις, ἐν τῇ ἡ πηγὴ αὕτη τυγχάνει ἐοῦσα, πόλις ἐστὶ
75 τῆς Ἀρκαδίης πρὸς Φενεῷ. μαθόντες δὲ Κλεομένεα Λακε-
δαιμόνιοι ταῦτα πρήσσοντα κατῆγον αὐτὸν δείσαντες ἐπὶ
τοῖσι αὐτοῖσι [ἐς Σπάρτην] τοῖσι καὶ πρότερον ἦρχε. κατελ-
θόντα δὲ [αὐτὸν] αὐτίκα ὑπέλαβε μανίη νοῦσος, ἐόντα καὶ
πρότερον ὑπομαργότερον· ὅκως γάρ τεῳ ἐντύχοι Σπαρτιητέων,
2 ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον. ποιέοντα δὲ αὐτὸν

3 ἐδίκευν RSV 4 καὶ om. RSV 7 γῆν om. SV
8 παρατίθενται ABC 11 καὶ om. C 12 ὑπεξέχει SV (?)
15 μὴν AC : μιν B ᾗι ABC alt. καὶ om. C 16 Νωνάκρην
RV προθύμως R προεστωτας RV 17 ἐξορκοῦν A^2 : ἐξόρκου
ABC : ἐξορκῶν PRSV πόλει L [V] 18 ὑπ'] τῶν AB [C]
20 ἄγγος bis RSV 22 Λακεδ. Κλεομ. PRSV 24 ἐς Σπάρτην
(ἐν Σπάρτῃ post αὐτὸν [23] S) del. Cobet 25 αὐτὸν om. RSV
μανίηι C : μανίης PRSV 27 τὸ σκῆπτρον om. SV ποιεῦντα
RSV δὴ RV

ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλῳ·
ὁ δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει
μάχαιραν· οὐ βουλομένου δὲ τὰ πρῶτα [τοῦ φυλάκου] διδόναι
ἀπείλεε τά μιν λυθεὶς ποιήσει, ἐς ὃ δείσας τὰς ἀπειλὰς ὁ
φύλακος (ἦν γὰρ τῶν τις εἱλωτέων) διδοῖ οἱ μάχαιραν.
Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν 3
κνημέων ἑωυτὸν λωβώμενος· ἐπιτάμνων γὰρ κατὰ μῆκος
τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς, ἐκ
δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας, ἐς ὃ ἐς τὴν
γαστέρα ἀπίκετο καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ
τοιούτῳ, ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἑλλήνων, ὅτι τὴν
Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου [γενόμενα] λέγειν,
ὡς δὲ Ἀθηναῖοι [μοῦνοι] λέγουσι, διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν
ἔκειρε τὸ τέμενος τῶν θεῶν, ὡς δὲ Ἀργεῖοι, ὅτι ἐξ ἱροῦ
αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης
καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων
ἐνέπρησε. Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη 76
Ἄργος αἱρήσειν. ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ
ποταμὸν Ἐρασῖνον, ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφηλίδος
λίμνης (τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδι-
δοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ
ἤδη τοῦτο ὑπ' Ἀργείων Ἐρασῖνον καλέεσθαι), ἀπικόμενος
ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ.
καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν 2
ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους
μέντοι οὐδ' ὣς χαιρήσειν. μετὰ δὲ [ταῦτα] ἐξαναχωρήσας

2 αἴτεε PRSV 3 τὰ] τοῦ RV τοῦ φυλάκου (in ABC ante τὰ posita) del. Kallenberg 4 λυθεὶς B²: αὖτις P: αὖθις rell. ποιήσει Schweighaeuser: ποιήσειε(ν) L 5 οἱ om. ABC 7 ἑωυτῷ RSV 8 προύβαινε ABC 9 τε om. PRSV 11 διότι RSV 12 ἀνέγνω ἐσ RSV: ἀνέγνω P Δημάρητον PRSV γενόμενα (post λέγειν ABC [γιν.]) del. Gomperz 13 μοῦνοι om. ABC ἐς om. R 16 ἀπορίῃ σχὼν RSV 18 δὴ ABC 19 Στυμφαλίδος AB (τυμ-) CP: Στυμφηλίης RSV 21 δὲ ἐνθεῦτεν δὲ R 23 δ' ὦν ABC 26 ταῦτα δὲ RSV: ταῦτα del. Herwerden

τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ
θαλάσσῃ ταῦρον πλοίοισί σφεας ἤγαγε ἔς τε τὴν Τιρυνθίην
77 χώρην καὶ Ναυπλίην. Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι
ταῦτα ἐπὶ θάλασσαν. ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς
Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Σήπεια οὔνομα,
μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακε-
δαιμονίοισι. ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ
2 μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι. καὶ γὰρ
δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον, τὸ ἐπίκοινα
ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι λέγον ὧδε·

ἀλλ' ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·
δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς.

3 ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε.
καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων
χρᾶσθαι, δόξαν δέ σφι ἐποίευν τοιόνδε· ὅκως ὁ Σπαρτιήτης
κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι, ἐποίευν καὶ οἱ Ἀργεῖοι
78 τὠυτὸ τοῦτο. μαθὼν δὲ ὁ Κλεομένης ποιεῦντας τοὺς
Ἀργείους ὁκοῖόν τι ὁ σφέτερος κῆρυξ σημήνειε, παραγγέλλει
σφι, ὅταν σημήνῃ ὁ κῆρυξ ποιέεσθαι ἄριστον, τότε ἀναλα-
2 βόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους. ταῦτα καὶ
ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον γὰρ
ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο,
καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι πλεῦνας ἐς
τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον.
79 ἐνθεῦτεν δὲ ὁ Κλεομένης ἐποίεε τοιόνδε· ἔχων αὐτομόλους

1 κατῆγε C P 2 τε om. R S V 5 κέεται L ησίπεια A B[1]: ἡ σίπεια C P 6 ἀντίον A B C 8 αἱρεθῶσι R S V 9 ἐπὶ κοινῇ R S V 15 τριέληκτος R S V: ἀέλικτος A B C 19 προσημαίνει R S V οἱ om. C 22 ποιέσθε R 23 χωρεύειν R P[1] (?): χορεύειν V 24 ἐγίνετο R S V 26 δ' ἔτι P: δὲ A B C 27 περιεζόμενοι A B C 28 δὴ S

ἄνδρας καὶ πυνθανόμενος τούτων ἐξεκάλεε πέμπων κήρυκα,
ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους,
ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα· ἄποινα δέ ἐστι
Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατ᾽ ἄνδρα αἰχμά-
λωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς
ἑκάστους ἐκκαλεύμενος ὁ Κλεομένης ἔκτεινε. ταῦτα δέ κως 2
γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε
γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς
ὅ τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρος
κατεῖδε τὸ ποιεύμενον. οὐκ ὦν δὴ ἔτι καλεόμενοι ἐξήισαν.
ἐνθαῦτα δὴ ὁ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων 80
περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πιθομένων ἐνέπρησε τὸ
ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων
τίνος εἴη θεῶν τὸ ἄλσος· ὁ δὲ ἔφη Ἄργου εἶναι. ὁ δὲ ὡς
ἤκουσε, ἀναστενάξας μέγα εἶπε· Ὦ Ἄπολλον χρηστήριε,
ἦ μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν· συμ-
βάλλομαι δ᾽ ἐξήκειν μοι τὸ χρηστήριον. μετὰ δὲ ταῦτα ὁ 81
Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην,
χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον
θύσων. βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺς
ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν. ὁ δὲ
Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ
ἀπαγαγόντας μαστιγῶσαι καὶ αὐτὸς ἔθυσε· ποιήσας δὲ ταῦτα
ἀπήιε ἐς τὴν Σπάρτην. νοστήσαντα δέ μιν ὑπῆγον οἱ 82
ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους, φάμενοί μιν δωροδοκήσαντα οὐκ
ἑλεῖν τὸ Ἄργος, παρεὸν εὐπετέως μιν ἑλεῖν. ὁ δέ σφι
ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω

1 πυνθανομένους B C τουτέων A B C 2 ἱερῷ A 3 φὰς] σφεας R S V 5 κτίνειν R 6 ἑκάστου R S V ἐκκαλεόμενος P R S V ὁ Κλεομ. om. S V 9 δένδρου S V 10 κατιδε A B C ἐξήιεσαν P: ἐξήεσαν rell. 12 περινεῖν R S V ὕλην S πιθομένων Cobet: πυθ. R V: πειθ. rell. 16 ἦ om. A B C 18 ἐν R S V Σπάρτῃ R S [V] 20 βουλομένου δὲ αὐτοῦ Herwerden ἱερ. A[1] (it. 22) 21 φάσκων R S V 22 ἐκέλευσε R S V 23 ἀπάγοντας A B R S V 26 pr. ἑλεῖν] ἑλέειν A B C P

σαφηνέως εἶπαι, ἔλεξε δ' ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ
Ἄργου ἱρὸν εἷλε, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ
χρησμόν· πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος,
πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ, εἴτε οἱ ὁ θεὸς παρα-
2 διδοῖ εἴτε [οἱ] ἐμποδὼν ἕστηκε· καλλιερευμένῳ δὲ ἐν τῷ
Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκ-
λάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει
τὸ Ἄργος· εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος
ἐξέλαμψε, αἱρέειν ἂν κατ' ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων
δὲ ἐκλάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο
γενέσθαι. ταῦτα δὲ λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε
Σπαρτιήτῃσι λέγειν καὶ ἀπέφυγε πολλὸν τοὺς διώκοντας.

83 Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν
ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες, ἐς ὃ
ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες. ἔπειτέ σφεας οὗτοι
ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον· ἐξωθεύ-
2 μενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα. τέως μὲν δή σφι
ἦν ἄρθμια ἐς ἀλλήλους, ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ
μάντις Κλέανδρος, γένος ἐὼν Φιγαλεὺς ἀπ' Ἀρκαδίης· οὗτος
τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι. ἐκ τούτου
δὲ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν, ἐς ὃ δὴ μόγις οἱ
Ἀργεῖοι ἐπεκράτησαν.

84 Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεά φασι μανέντα
ἀπολέσθαι κακῶς, αὐτοὶ δὲ Σπαρτιῆταί φασι ἐκ δαιμονίου
μὲν οὐδενὸς μανῆναι Κλεομένεα, Σκύθῃσι δὲ ὁμιλήσαντά μιν
2 ἀκρητοπότην γενέσθαι καὶ ἐκ τούτου μανῆναι. Σκύθας γὰρ
τοὺς νομάδας, ἐπείτε σφι Δαρεῖον ἐμβαλεῖν ἐς τὴν χώρην,

1 σαφηνέω RV εἶπε C : εἰπεῖν PRSV 2 εἷλον ABCP^1 3 ταῦτα] τὰ SV 5 οἱ om. ABCV^1 7 αὐτοὺς RSV ἀτρεκίην AB ὡς PRSV 9–10 δὲ στηθέων ABC 10 λάμψαντος ABC 11 δὲ om. ABC 12 διέφυγε ABC 13 ἐχειρώθη CRSV αὐτέων RV 14 ἔχον SV τε om. ABC 15 ἐπέβησαν L ἐπείτε RSV : ἔπειτα ABCP οὕτω ABC : αὐτοὶ RSV 16 ἐξωθεώμενοι RSV 18 ἐπείτε S 19 Φιγασεὺς ABCP 21 δὲ] δὴ ABCP 26 -πώτην AB 27 ἐκβαλεῖν C : ἐσβαλεῖν d

μετὰ ταῦτα μεμονέναι μιν τείσασθαι, πέμψαντας δὲ ἐς
Σπάρτην συμμαχίην τε ποιέεσθαι καὶ συντίθεσθαι ὡς χρεὸν
εἴη αὐτοὺς μὲν τοὺς Σκύθας παρὰ Φᾶσιν ποταμὸν πειρᾶν ἐς
τὴν Μηδικὴν ἐσβάλλειν, σφέας δὲ τοὺς Σπαρτιήτας κελεύειν
ἐξ Ἐφέσου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ
ἀπαντᾶν. Κλεομένεα δὲ λέγουσι ἡκόντων τῶν Σκυθέων 3
ἐπὶ ταῦτα ὁμιλέειν σφι μεζόνως, ὁμιλέοντα δὲ μᾶλλον τοῦ
ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποσίην παρ' αὐτῶν· ἐκ τούτου
δὲ μανῆναί μιν νομίζουσι Σπαρτιῆται. ἔκ τε τόσου, ὡς
αὐτοὶ λέγουσι, ἐπεὰν ζωρότερον βούλωνται πιεῖν, Ἐπι-
σκύθισον λέγουσι. οὕτω δὴ Σπαρτιῆται τὰ περὶ Κλεομένεα
λέγουσι· ἐμοὶ δὲ δοκέει τίσιν ταύτην ὁ Κλεομένης Δημαρήτῳ
ἐκτεῖσαι.

Τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται, 85
ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω
περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων. Λακεδαιμόνιοι δὲ
δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας
ὑπὸ Λευτυχίδεω, καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς
Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν. μελλόντων 2
δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα εἶπέ σφι Θεασίδης
ὁ Λεωπρέπεος, ἐὼν ἐν Σπάρτῃ ἀνὴρ δόκιμος· Τί βουλεύεσθε
ποιέειν, ἄνδρες Αἰγινῆται; τὸν βασιλέα τῶν Σπαρτιητέων
ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν; εἰ νῦν ὀργῇ
χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται, ὅκως ἐξ ὑστέρης μή
τι ὑμῖν, ἢν ταῦτα ποιήσητε, πανώλεθρον κακὸν ἐς τὴν
χώρην ἐσβάλωσι. ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο 3
τῆς ἀγωγῆς, ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε, ἐπισπόμενον

1 μεμηνέναι A B C τίσασθαι L 4 ἐσβαλεῖν P R S V 7 μειζ. A B R S V 8 ἱκνευμένου R S V 9 μανῆναί μιν om. C: μιν om. A B καὶ Σπαρτ. ἐκ τοσούτου R S V 10 πιεῖν Eustath. Il. 746: πιέειν A B C: πίνειν P R S V Athen. x. 427 b ἐπισκυθήσων V: -θῆσαι S: -θίσαι Athen. 12 δὲ om. C ὁ om. R S V 13 ἐκτῖσαι L 18 κατέκρινον R V 20 Θεασίης C: Θεαρίδης B[2] 21 δόκιμος ἀνήρ A B C P βούλεσθε C P 22 ὦ ἄνδρες Αἰγ. ποιήσειν R S V 24 τὴν ὅκως R S V 25 πρήσσητε A B C P 26 ἐμβάλωσι A B: ἐκβάλωσι C S V

Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας.
86 ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν
παραθήκην, οἱ [δ'] Ἀθηναῖοι προφάσιας εἷλκον οὐ βουλό-
μενοι ἀποδοῦναι, φάντες δύο σφέας ἐόντας βασιλέας παρα-
θέσθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι·
α οὐ φαμένων δὲ ἀποδώσειν τῶν Ἀθηναίων ἔλεξέ σφι Λευτυ-
χίδης τάδε· Ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε
αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια καὶ μὴ ἀποδιδόντες
τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη
2 γενέσθαι περὶ παραθήκης, βούλομαι ὑμῖν εἶπαι. λέγομεν
ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην
γενεὴν τὴν ἀπ' ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα. τοῦτον τὸν
ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα καὶ δὴ
καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακε-
3 δαίμονα τοῦτον τὸν χρόνον οἴκεον. συνενειχθῆναι δέ οἱ ἐν
χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν, ἄνδρα Μιλήσιον ἀπικόμενον
ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους, προϊσχόμενον
τοιάδε· Εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς, Γλαῦκε,
4 δικαιοσύνης βουλόμενος ἀπολαῦσαι. ὡς γὰρ δὴ ἀνὰ πᾶσαν
μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς
δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ
ὅτι ἐπικίνδυνός ἐστι αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος
ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτοὺς
5 ἔστι ὁρᾶν ἔχοντας. ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευο-
μένῳ ἔδοξέ μοι τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα
θέσθαι παρὰ σέ, εὖ ἐξεπισταμένῳ ὥς μοι κείμενα ἔσται παρὰ
σοὶ σόα. σὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε [τὰ]

2 ὁ Λευτ. R S V 3 παρακαταθήκην A B C P δ' om. P R S V
5 δίκαιον R S V 8 ποιέετε . . . ἀποδιδόντες om. R S V 9 μέν C
10 παρακαταθήκης A B C P 14 καὶ om. R V Stob. flor. 27, 14
περὶ C R V 15 συνενεχθ. A B Stob. 16 ἱκνευομένῳ A C B[1]
17 οἱ om. A B C 19 δικ. βουλ. P R S V Stob.: βουλ. δικ. A B C
20 καὶ om. C 22 ἀεί A B R V 23 ὅτι S V 26 σέ
R S V Stob.: σοί rell. ἐπισταμένω R S V ἔσται κείμενα R V
27 σῶα C P S δὲ S V μοι om. R S V alt. τὰ om. R S V

σύμβολα σῷζε λαβών· ὃς δ' ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ
ἀποδοῦναι. ὁ μὲν δὴ ἀπὸ Μιλήτου ἥκων ξεῖνος τοσαῦτα β
ἔλεξε, Γλαῦκος δὲ ἐδέξατο τὴν παραθήκην ἐπὶ τῷ εἰρημένῳ
λόγῳ. χρόνου δὲ πολλοῦ διελθόντος ἦλθον ἐς Σπάρτην
τούτου τοῦ παραθεμένου τὰ χρήματα οἱ παῖδες, ἐλθόντες δὲ
ἐς λόγους τῷ Γλαύκῳ καὶ ἀποδεικνύντες τὰ σύμβολα ἀπαίτεον
τὰ χρήματα. ὁ δὲ διωθέετο ἀντυποκρινόμενος τοιάδε· Οὔτε 2
μέμνημαι τὸ πρῆγμα οὔτε με περιφέρει οὐδὲν εἰδέναι τούτων
τῶν ὑμεῖς λέγετε, βούλομαι δὲ ἀναμνησθεὶς ποιέειν πᾶν τὸ
δίκαιον, καὶ γὰρ εἰ ἔλαβον, ὀρθῶς ἀποδοῦναι, καὶ εἴ γε ἀρχὴν
μὴ ἔλαβον, νόμοισι τοῖσι Ἑλλήνων χρήσομαι ἐς ὑμέας.
ταῦτα ὦν ὑμῖν ἀναβάλλομαι κυρώσειν ἐς τέταρτον μῆνα
ἀπὸ τοῦδε. οἱ μὲν δὴ Μιλήσιοι συμφορὴν ποιεύμενοι ἀπ- γ
αλλάσσοντο ὡς ἀπεστερημένοι τῶν χρημάτων, Γλαῦκος δὲ
ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ. ἐπειρω-
τῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὅρκῳ τὰ χρήματα ληίσηται,
ἡ Πυθίη μετέρχεται τοισίδε τοῖσι ἔπεσι·

Γλαῦκ' Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω 2
ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.
ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.
ἀλλ' Ὅρκου πάϊς ἐστὶν ἀνώνυμος, οὐδ' ἔπι χεῖρες
οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν
συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα.
ἀνδρὸς δ' εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

ταῦτα ἀκούσας ὁ Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο
αὐτῷ ἴσχειν τῶν ῥηθέντων. ἡ δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι

1 ἀπαιτέει A B C V 3 παρακαταθήκην A B C P 4 πολλοῦ et τούτου (5) om. Stob. ἐς τὴν C P 6 ἀποδεικνύοντες R S V 8 οὐδέ με Bekker 9 ὧν A B C P δὲ Krueger : om. R : τε rell. 13 ποιεύμενοι P R S V Stob. : ποιησάμενοι A B C 14 ἀποστερημ. R : ἀπερημ. V : ἀπερριμμ. S 16 αὐτὸν om. S τὸ χρηστήριον om. Stob. ληίσεται P S V Stob. 17 τοίσιδε τοῖσι d : τοῖσδε τοῖσι A B C P : τοῖσι τοῖσιν R : τοῖσιν S V 18 Γλαῦκε A B C R V 19 ληίσασθαι L 21 ἄνωμος R V : ἀνώμαλος S 22 κραιπνῶς R S V Stob. 23 ὀλέσει A B C S [V] 24 κατόπισθεν R S V Stob. 25 παρῃτέετο A B C 26 ἴσχειν A B C Stob. : σχεῖν rell.

δ τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι. Γλαῦκος μὲν δὴ μεταπεμψάμενος τοὺς Μιλησίους ξείνους ἀποδιδοῖ σφι τὰ χρήματα. τοῦ δὲ εἵνεκα ὁ λόγος ὅδε, ὦ Ἀθηναῖοι, ὁρμήθη λέγεσθαι ἐς ὑμέας, εἰρήσεται· Γλαύκου νῦν οὔτε τι ἀπόγονον ἔστι οὐδὲν οὔτ' ἱστίη οὐδεμία νομιζομένη εἶναι Γλαύκου, ἐκτέτριπταί τε πρόρριζος ἐκ Σπάρτης. οὕτω ἀγαθὸν μηδὲ διανοέεσθαι περὶ παραθήκης ἄλλο γε ἢ ἀπαιτεόντων ἀποδιδόναι. Λευτυχίδης μὲν εἴπας ταῦτα, ὥς οἱ οὐδὲ οὕτως

87 ἐσήκουον οἱ Ἀθηναῖοι, ἀπαλλάσσετο· οἱ δὲ Αἰγινῆται, πρὶν τῶν πρότερον ἀδικημάτων δοῦναι δίκας τῶν ἐς Ἀθηναίους ὕβρισαν Θηβαίοισι χαριζόμενοι, ἐποίησαν τοιόνδε· μεμφόμενοι τοῖσι Ἀθηναίοισι καὶ ἀξιοῦντες ἀδικέεσθαι, ὡς τιμωρησόμενοι τοὺς Ἀθηναίους παρεσκευάζοντο. καὶ ἦν γὰρ δὴ τοῖσι Ἀθηναίοισι πεντετηρὶς ἐπὶ Σουνίῳ, λοχήσαντες ὦν τὴν θεωρίδα νέα εἷλον πλήρεα ἀνδρῶν τῶν πρώτων Ἀθηναίων,

88 λαβόντες δὲ τοὺς ἄνδρας ἔδησαν. Ἀθηναῖοι δὲ παθόντες ταῦτα πρὸς Αἰγινητέων οὐκέτι ἀνεβάλλοντο μὴ οὐ τὸ πᾶν μηχανήσασθαι ἐπ' Αἰγινήτῃσι. καὶ ἦν γὰρ Νικόδρομος Κνοίθου καλεόμενος ἐν τῇ Αἰγίνῃ ἀνὴρ δόκιμος, οὗτος μεμφόμενος μὲν τοῖσι Αἰγινήτῃσι προτέρην ἑωυτοῦ ἐξέλασιν ἐκ τῆς νήσου, μαθὼν δὲ τότε τοὺς Ἀθηναίους ἀναρτημένους ἔρδειν Αἰγινήτας κακῶς, συντίθεται Ἀθηναίοισι προδοσίην Αἰγίνης, φράσας ἐν τῇ τε ἡμέρῃ ἐπιχειρήσει καὶ ἐκείνους ἐς τὴν ἥκειν δεήσει βοηθέοντας. μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ [τὰ] συνεθήκατο Ἀθηναίοισι ὁ Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν, Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον·

89 οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων

1 τὸ om. RSV Stob. 2 ἀποδιδεῖ RV 3 ὡρμήθη RSV 4 λέγεται R: del. Cobet 5 εστίη AB οὐδεμίη RSV 6 προρρίζως S: προροίζως V 7 διανοεῖσθαι ABC παρακαταθήκης ABCP 9 ἤκουον ABC 10 ἐς om. R 13 καὶ om. ABC 14 πεντήρης ABCP 17 ἀνεβάλοντο PRSV 18 μηχανᾶσθαι RSV 19 Κνούθου RSV ἀλεόμενος RV 20 μὲν om. RSV ἐξέλασεν PSV 21 ἀνηρτ. RSV 23 ἤ(ι) L 24 ἦν L 25 τὰ om. d

συμβαλεῖν. ἐν ᾧ ὧν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας, ἐν τούτῳ διεφθάρη τὰ πρήγματα. οἱ δὲ Κορίνθιοι, ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα, Ἀθηναίοισι διδοῦσι δεομένοισι εἴκοσι νέας, διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι· δωτίνην γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι. ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας, πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας, ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης. Νικόδρομος δέ, ὡς 90
οἱ Ἀθηναῖοι ἐς τὸν καιρὸν οὐ παρεγίνοντο, ἐς πλοῖον ἐσβὰς ἐκδιδρήσκει ἐκ τῆς Αἰγίνης· σὺν δέ οἱ καὶ ἄλλοι ἐκ τῶν Αἰγινητέων ἕσποντο, τοῖσι Ἀθηναῖοι Σούνιον οἰκῆσαι ἔδοσαν. ἐνθεῦτεν δὲ οὗτοι ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τοὺς ἐν τῇ νήσῳ Αἰγινήτας. ταῦτα μὲν δὴ ὕστερον ἐγίνετο, Αἰγινητέων 91
δὲ οἱ παχέες ἐπαναστάντος σφι τοῦ δήμου ἅμα Νικοδρόμῳ ἐπεκράτησαν, καὶ ἔπειτέ σφεας χειρωσάμενοι ἐξῆγον ἀπολέοντες. ἀπὸ τούτου δὲ καὶ ἄγος σφι ἐγένετο, τὸ ἐκθύσασθαι οὐκ οἷοί τε ἐγένοντο ἐπιμηχανώμενοι, ἀλλ' ἔφθησαν ἐκπεσόντες πρότερον ἐκ τῆς νήσου ἤ σφι ἵλεον γενέσθαι τὴν θεόν. ἑπτακοσίους γὰρ δὴ τοῦ δήμου ζωγρήσαντες ἐξῆγον 2
ὡς ἀπολέοντες, εἷς δέ τις τούτων ἐκφυγὼν τὰ δεσμὰ καταφεύγει πρὸς πρόθυρα Δήμητρος θεσμοφόρου, ἐπιλαβόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο. οἱ δὲ ἐπείτε μιν ἀποσπάσαι οὐκ οἷοί τε ἀπέλκοντες ἐγίνοντο, ἀποκόψαντες αὐτοῦ τὰς χεῖρας ἦγον οὕτω, αἱ χεῖρες δὲ κεῖναι ἐμπεφυκυῖαι ἦσαν τοῖσι ἐπισπαστῆρσι. ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ 92
Αἰγινῆται ἐργάσαντο, Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα, ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο

1 συμβαλέειν P R S V σφίσι Stein: σφι L 5 δωρεὴν A B C P ἐν om. R S V ταῦτα C 8 ὑστέρισαν A B C R 10 ἐκδιδράσκει R S V καὶ οἱ R S V ἐκ om. P R S V 11 εἵποντο A B C P οἰκίσαι A B C 14 τοῦ δήμου σφι A B C P 15 ἐπείτε A B C: ἔπειτά P R S V 17 ἐγίνοντο C 18 ἵλεων C P γινέσθαι C τὸν R S V 19 δὴ om. C P 20 ὡς om. R S V 21 ἐπιλαμβανόμενος A B C 23 ἐγένοντο A B 24 αἱ om. R S V δ' ἐκεῖναι S V: δὲ ἐκεῖναι A B C 25 ἐπισπάστροισι A B C: ἐπισπαρτῆσι S V αὐτοὺς om. P R S V 27 ἐπεκάλεον R V

τοὺς αὐτοὺς [οὓς] καὶ πρότερον, Ἀργείους. καὶ δή σφι οὗτοι
μὲν οὐκέτι βοηθέουσι, μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ
λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα
χώρην καὶ συναπέβησαν Λακεδαιμονίοισι· συναπέβησαν δὲ
καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ.
2 καί σφι ὑπ' Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα
ἐκτεῖσαι, πεντακόσια ἑκατέρους. Σικυώνιοι μέν νυν συγ-
γνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτείσαντες
ἀζήμιοι εἶναι, Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε
αὐθαδέστεροι. διὰ δὴ [ὧν σφι] ταῦτα δεομένοισι ἀπὸ μὲν
τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε, ἐθελονταὶ δὲ ἐς
χιλίους· ἦγε δὲ αὐτοὺς στρατηγὸς [ἀνὴρ ᾧ οὔνομα] Εὐρυ-
3 βάτης, πεντάεθλον ἐπασκήσας. τούτων οἱ πλεῦνες οὐκ
ἀπενόστησαν ὀπίσω, ἀλλ' ἐτελεύτησαν ὑπ' Ἀθηναίων ἐν
Αἰγίνῃ· αὐτὸς δὲ ὁ στρατηγὸς Εὐρυβάτης μουνομαχίην
ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει, ὑπὸ δὲ
93 τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνῄσκει. Αἰγι-
νῆται δὲ ἐοῦσι ἀτάκτοισι Ἀθηναίοισι συμβαλόντες τῇσι
νηυσὶ ἐνίκησαν καί σφεων νέας τέσσερας αὐτοῖσι τοῖσι
ἀνδράσι εἷλον.

94 Ἀθηναίοισι μὲν δὴ πόλεμος συνῆπτο πρὸς Αἰγινήτας, ὁ
δὲ Πέρσης τὸ ἑωυτοῦ ἐποίεε, ὥστε ἀναμιμνῄσκοντός τε αἰεὶ
τοῦ θεράποντος μεμνῆσθαί μιν τῶν Ἀθηναίων καὶ Πεισι-
στρατιδέων προσκατημένων καὶ διαβαλλόντων Ἀθηναίους,
ἅμα δὲ βουλόμενος ὁ Δαρεῖος ταύτης ἐχόμενος τῆς προφάσιος
καταστρέφεσθαι τῆς Ἑλλάδος τοὺς μὴ δόντας αὐτῷ γῆν τε
2 καὶ ὕδωρ. Μαρδόνιον μὲν δὴ φλαύρως πρήξαντα τῷ στόλῳ
παραλύει τῆς στρατηγίης, ἄλλους δὲ στρατηγοὺς ἀποδέξας

1 τοὺς] τούτους ABCP οὓς om. RSV 2 αἱ Αἰγ. RSV
νῆες ABC ἀνάγκαι P 3 λα+φθεῖσαι B ἔσχοντες ἐς R
5 Σικυων P: Σικυωνίων rell. νεῶν om. S 6 ὑπεβλήθη RSV
7 ἐκτισ. L (it. 8) ἑτέρους RSV 10 ὧν σφι om. PRSV
11 θελονταὶ RSV 12 ἀνὴρ ᾧ οὔνομα om. PRSV 13 πένταθλον
RSV 16 τοιῷδε RSV 18 τοῖσι Ἀθ. ABC 19 τοῖσι
om. PRSV 22 ἀεὶ AB

ἀπέστελλε ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας, Δᾶτίν τε, ἐόντα
Μῆδον γένος, καὶ Ἀρταφρένεα τὸν Ἀρταφρένεος παῖδα,
ἀδελφιδέον ἑωυτοῦ· ἐντειλάμενος δὲ ἀπέπεμπε ἐξανδραποδί-
σαντας Ἀθήνας καὶ Ἐρέτριαν ἀνάγειν ἑωυτῷ ἐς ὄψιν τὰ
ἀνδράποδα. ὡς δὲ οἱ στρατηγοὶ οὗτοι οἱ ἀποδεχθέντες 95
πορευόμενοι παρὰ βασιλέος ἀπίκοντο τῆς Κιλικίης ἐς τὸ
Ἀλήιον πεδίον, ἅμα ἀγόμενοι πεζὸν στρατὸν πολλόν τε καὶ
εὖ ἐσκευασμένον, ἐνθαῦτα στρατοπεδευομένοισι ἐπῆλθε μὲν
ὁ ναυτικὸς πᾶς στρατὸς ὁ ἐπιταχθεὶς ἑκάστοισι, παρεγένοντο
δὲ καὶ αἱ ἱππαγωγοὶ νέες, τὰς τῷ προτέρῳ ἔτεϊ προεῖπε τοῖσι
ἑωυτοῦ δασμοφόροισι Δαρεῖος ἑτοιμάζειν. ἐσβαλόμενοι δὲ 2
τοὺς ἵππους ἐς ταύτας καὶ τὸν πεζὸν στρατὸν ἐσβιβάσαντες
[ἐς τὰς νέας] ἔπλεον ἑξακοσίῃσι τριήρεσι ἐς τὴν Ἰωνίην.
ἐνθεῦτεν δὲ οὐ παρὰ τὴν ἤπειρον εἶχον τὰς νέας ἰθὺ τοῦ τε
Ἑλλησπόντου καὶ τῆς Θρηίκης, ἀλλ' ἐκ Σάμου ὁρμώμενοι
παρά τε Ἴκαρον καὶ διὰ νήσων τὸν πλόον ἐποιεῦντο, ὡς μὲν
ἐμοὶ δοκέειν, δείσαντες μάλιστα τὸν περίπλοον τοῦ Ἄθω,
ὅτι τῷ προτέρῳ ἔτεϊ ποιεύμενοι ταύτῃ τὴν κομιδὴν μεγάλως
προσέπταισαν· πρὸς δὲ καὶ ἡ Νάξος σφέας ἠνάγκαζε πρότερον
οὐκ ἁλοῦσα. ἐπεὶ δὲ ἐκ τοῦ Ἰκαρίου πελάγεος προσφερό- 96
μενοι προσέμειξαν τῇ Νάξῳ (ἐπὶ ταύτην γὰρ δὴ πρώτην
ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι), μεμνημένοι τῶν πρότερον
οἱ Νάξιοι πρὸς τὰ ὄρεα οἴχοντο φεύγοντες οὐδὲ ὑπέμειναν.
οἱ δὲ Πέρσαι ἀνδραποδισάμενοι τοὺς κατέλαβον αὐτῶν,
ἐνέπρησαν καὶ τὰ ἱρὰ καὶ τὴν πόλιν. ταῦτα δὲ ποιήσαντες
ἐπὶ τὰς ἄλλας νήσους ἀνάγοντο. ἐν ᾧ δὲ οὗτοι ταῦτα 97
ἐποίευν, οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο

1 ἀπέστελε C: ἀπέστειλε A B P Ἐρέτρειαν A B C (it. 4) 2 Μήδων S V 3 ἀδελφεὸν C S 4 ἄγειν C P: ἀγαγεῖν R S V 5 δὲ καὶ οἱ R οἱ om. R S V 7 τε om. A B C 8 μὲν om. C 9 alt. ὁ om. R S V 10 αἱ om. R S V ἃς A B C 13 ἐς τὰς νέας om. R S V 14 ἐνθέντες A B 16 Ἴκαρον Gebhardt: Ἰκάριον L 17 μάλιστα om. P[t] R S V 18 τρίτῳ πρότερον Dobree ταύτην R 21 προσέμιξαν L πρῶτον R S V 22 προτέρων R S V 26 ἐπὶ] ἐς C

φεύγοντες ἐς Τῆνον. τῆς δὲ στρατιῆς καταπλεούσης ὁ Δᾶτις
προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι,
ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ· αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ
2 Δήλιοι, πέμπων κήρυκα ἠγόρευέ σφι τάδε· Ἄνδρες ἱροί, τί
φεύγοντες οἴχεσθε, οὐκ ἐπιτήδεα καταγνόντες κατ' ἐμεῦ; ἐγὼ
γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καί μοι ἐκ βασιλέος
ὧδε ἐπέσταλται, ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο, ταύτην
μηδὲν σίνεσθαι, μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας
αὐτῆς. νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν
νῆσον νέμεσθε. ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι,
μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ
98 βωμοῦ ἐθυμίησε. Δᾶτις μὲν δὴ ταῦτα ποιήσας ἔπλεε ἅμα
τῷ στρατῷ ἐπὶ τὴν Ἐρέτριαν πρῶτα, ἅμα ἀγόμενος καὶ
Ἴωνας καὶ Αἰολέας· μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα
Δῆλος ἐκινήθη, ὡς ἔλεγον οἱ Δήλιοι, καὶ πρῶτα καὶ ὕστατα
μέχρι ἐμεῦ σεισθεῖσα. καὶ τοῦτο μέν κου τέρας ἀνθρώποισι
2 τῶν μελλόντων ἔσεσθαι κακῶν ἔφηνε ὁ θεός. ἐπὶ γὰρ
Δαρείου τοῦ Ὑστάσπεος καὶ Ξέρξεω τοῦ Δαρείου καὶ Ἀρτο-
ξέρξεω τοῦ Ξέρξεω, τριῶν τουτέων ἐπεξῆς γενεέων, ἐγένετο
πλέω κακὰ τῇ Ἑλλάδι ἢ ἐπὶ εἴκοσι ἄλλας γενεὰς τὰς πρὸ
Δαρείου γενομένας, τὰ μὲν ἀπὸ τῶν Περσέων αὐτῇ γενόμενα,
τὰ δὲ ἀπ' αὐτῶν τῶν κορυφαίων περὶ τῆς ἀρχῆς πολεμεόν-
3 των. οὕτως οὐδὲν ἦν ἀεικὲς κινηθῆναι Δῆλον τὸ πρὶν
ἐοῦσαν ἀκίνητον. [καὶ ἐν χρησμῷ ἦν γεγραμμένον περὶ
αὐτῆς ὧδε·

κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν.]

δύναται δὲ κατὰ Ἑλλάδα γλῶσσαν ταῦτα τὰ οὐνόματα,

2 προσπλώσας A B C S Δῆλον] νῆσον A B C 3 Ῥηνέη R S V 5 κατ' del. Herwerden ἐμοῦ A B 6 ἐπὶ τοσοῦτό P : ἐπὶ τοσούτῳ R V : ἐπὶ τοσοῦτον S : ἔτι τοσαῦτά A B : ἔτι C καί] τάδε καὶ C 7 ᾗ(ι) L 13 Ἐρέτρειαν A B C 15 οἱ om. A B C P 16 μέχρι A B : μέχρις R : ταμέχρι P : τὰ μέχρις S V : om. C ἐμέο οὐ P R S V 17 ἔφαινε A B C 18 Ἀρταξέρξεω R S 21 γινόμενα R S V 22 αὐτῷ R V πολεμιόντων V : -μιζόντων S : -μούντων A B C P 24 καὶ . . . ἐοῦσαν om. A B C 27 δύναται . . . καλέοιεν del. Wesseling

Δαρεῖος ἐρξίης, Ξέρξης ἀρήιος, Ἀρτοξέρξης μέγας ἀρήιος.
τούτους μὲν δὴ τοὺς βασιλέας ὧδε ἂν ὀρθῶς κατὰ γλῶσσαν
τὴν σφετέρην Ἕλληνες καλέοιεν. οἱ δὲ βάρβαροι ὡς ἀπῆραν 99
ἐκ τῆς Δήλου, προσῖσχον πρὸς τὰς νήσους, ἐνθεῦτεν δὲ
στρατιήν τε παρελάμβανον καὶ ὁμήρους τῶν νησιωτέων
παῖδας ἐλάμβανον. ὡς δὲ περιπλέοντες τὰς νήσους προσ- 2
έσχον καὶ ἐς Κάρυστον (οὐ γὰρ δή σφι οἱ Καρύστιοι οὔτε
ὁμήρους ἐδίδοσαν οὔτε ἔφασαν ἐπὶ πόλιας ἀστυγείτονας
στρατεύεσθαι, λέγοντες Ἐρέτριάν τε καὶ Ἀθήνας), ἐνθαῦτα
τούτους ἐπολιόρκεόν τε καὶ τὴν γῆν σφέων ἔκειρον, ἐς ὃ
καὶ οἱ Καρύστιοι παρέστησαν ἐς τῶν Περσέων τὴν γνώμην.
Ἐρετριέες δὲ πυνθανόμενοι τὴν στρατιὴν τὴν Περσικὴν ἐπὶ 100
σφέας ἐπιπλέουσαν Ἀθηναίων ἐδεήθησαν σφίσι βοηθοὺς
γενέσθαι. Ἀθηναῖοι δὲ οὐκ ἀπείπαντο τὴν ἐπικουρίην,
ἀλλὰ τοὺς τετρακισχιλίους ⟨τοὺς⟩ κληρουχέοντας τῶν ἱππο-
βοτέων Χαλκιδέων τὴν χώρην, τούτους σφι διδοῦσι τιμωρούς.
τῶν δὲ Ἐρετριέων ἦν ἄρα οὐδὲν ὑγιὲς βούλευμα, οἳ μετεπέμ-
ποντο μὲν Ἀθηναίους, ἐφρόνεον δὲ διφασίας ἰδέας. οἱ μὲν 2
γὰρ αὐτῶν ἐβουλεύοντο ἐκλιπεῖν τὴν πόλιν ἐς τὰ ἄκρα τῆς
Εὐβοίης, ἄλλοι δὲ αὐτῶν ἴδια κέρδεα προσδεκόμενοι παρὰ
τοῦ Πέρσεω οἴσεσθαι προδοσίην ἐσκευάζοντο. μαθὼν δὲ 3
τούτων ἑκάτερα ὡς εἶχε Αἰσχίνης ὁ Νόθωνος, ἐὼν τῶν
Ἐρετριέων τὰ πρῶτα, φράζει τοῖσι ἥκουσι Ἀθηναίων πάντα
τὰ παρεόντα σφι πρήγματα, προσεδέετό τε ἀπαλλάσσεσθαί
σφεας ἐς τὴν σφετέρην, ἵνα μὴ προσαπόλωνται. οἱ δὲ
Ἀθηναῖοι ταῦτα Αἰσχίνῃ συμβουλεύσαντι πείθονται. καὶ 101
οὗτοι μὲν διαβάντες ἐς Ὠρωπὸν ἔσῳζον σφέας αὐτούς· οἱ
δὲ Πέρσαι πλέοντες κατέσχον τὰς νέας τῆς Ἐρετρικῆς

1 ερξείης A B: ἑρξήεις C P Ἀρταξ. R V μέγα Bekker 3 καλέουσιν S V 4 Δήλου] νήσου A B C προσίσχον Aldus: προσίσχοντο A B C P: προΐσχοντο R S V τε R V 8 πόλις P S: πόλεις R [V] 9 Ἐρέτρειάν A B C 10 ἔκειραν R S V 15 τοὺς add. Krueger ἱπποβότων R S V 19 αὐτέων C (it. 20) R S V 21 οἴσεσθαι om. R S V 22 τουτέων R V ὁ om. A B C 23 Ἐρετριῶν R 24 σφίσι C

χώρης κατὰ Ταμύνας καὶ Χοιρέας καὶ Αἰγίλια, κατασχόντες
δὲ ἐς ταῦτα τὰ χωρία αὐτίκα ἵππους τε ἐξεβάλλοντο καὶ
2 παρεσκευάζοντο ὡς προσοισόμενοι τοῖσι ἐχθροῖσι. οἱ δὲ
Ἐρετριέες ἐπεξελθεῖν μὲν καὶ μαχέσασθαι οὐκ ἐποιεῦντο
βουλήν, εἴ κως δὲ διαφυλάξαιεν τὰ τείχεα, τούτου σφι πέρι
ἔμελε, ἐπείτε ἐνίκα μὴ ἐκλιπεῖν τὴν πόλιν. προσβολῆς δὲ
γινομένης καρτερῆς πρὸς τὸ τεῖχος ἔπιπτον ἐπὶ ἓξ ἡμέρας
πολλοὶ μὲν ἀμφοτέρων· τῇ δὲ ἑβδόμῃ Εὔφορβός τε ὁ
Ἀλκιμάχου καὶ Φίλαγρος ὁ Κυνέω ἄνδρες τῶν ἀστῶν δόκιμοι
3 προδιδοῦσι τοῖσι Πέρσῃσι. οἱ δὲ ἐσελθόντες ἐς τὴν πόλιν
τοῦτο μὲν τὰ ἱρὰ συλήσαντες ἐνέπρησαν, ἀποτινύμενοι τῶν
ἐν Σάρδισι κατακαυθέντων ἱρῶν, τοῦτο δὲ τοὺς ἀνθρώπους
102 ἠνδραποδίσαντο κατὰ τὰς Δαρείου ἐντολάς. / χειρωσάμενοι
δὲ τὴν Ἐρέτριαν καὶ ἐπισχόντες ὀλίγας ἡμέρας ἔπλεον ἐς
γῆν τὴν Ἀττικήν, κατέργοντές τε πολλὸν καὶ δοκέοντες
ταὐτὰ τοὺς Ἀθηναίους ποιήσειν τὰ καὶ τοὺς Ἐρετριέας
ἐποίησαν. καὶ ἦν γὰρ Μαραθὼν ἐπιτηδεότατον χωρίον τῆς
Ἀττικῆς ἐνιππεῦσαι καὶ ἀγχοτάτω τῆς Ἐρετρίης, ἐς τοῦτό
103 σφι κατηγέετο Ἱππίης ὁ Πεισιστράτου. Ἀθηναῖοι δὲ ὡς
ἐπύθοντο ταῦτα, ἐβοήθεον καὶ αὐτοὶ ἐς τὸν Μαραθῶνα.
ἦγον δέ σφεας στρατηγοὶ δέκα, τῶν ὁ δέκατος ἦν Μιλτιάδης,
τοῦ τὸν πατέρα Κίμωνα τὸν Στησαγόρεω κατέλαβε φυγεῖν
2 ἐξ Ἀθηνέων Πεισίστρατον τὸν Ἱπποκράτεος. καὶ αὐτῷ
φεύγοντι Ὀλυμπιάδα ἀνελέσθαι τεθρίππῳ συνέβη, καὶ
ταύτην μὲν τὴν νίκην ἀνελόμενόν μιν τὠυτὸ ἐξενείκασθαι
τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ. μετὰ δὲ τῇ ὑστέρῃ

1 Ταμύνας Valckenaer: τέμενος L   Αἰγίλεα A B C   2 ἐς om. A B C   4 μάχεσθαι A B C   7 γενομένης P^c μὲν ἐπὶ C P   8 ὁ om. S V   9 Κυνέω Bredow: Κυνέου L   10 ἐλθόντες C   11 ἱερὰ A B C   ἀποτινν. R S V   12 κατακαυσθ. P: κατακαφθ. C   14 ἡμέρας ὀλίγας R S V   ἔπλεεν εἰς R   15 γῆν A B soli   κατεργωντες C^c (m. 1): κατεργάζοντές R S V: κατοργέοντές Dietsch: καταγνόντες Madvig   16 ταῦτα A B C   17 ἡ Μαρ. A B C: ὁ Μ. P^c -δειότατον A: -διότατον B: -δεώτατον C P   19 κατήγετο C   23 Ἀθηναίων C P R S V   25 ἀνελομένῳ A B C   26 ὁμομήτορι R S V

Ὀλυμπιάδι τῇσι αὐτῇσι ἵπποισι νικῶν παραδιδοῖ Πεισι-
στράτῳ ἀνακηρυχθῆναι, καὶ τὴν νίκην παρεὶς τούτῳ κατῆλθε 3
ἐπὶ τὰ ἑωυτοῦ ὑπόσπονδος. καί μιν ἀνελόμενον τῇσι αὐτῇσι
ἵπποισι ἄλλην Ὀλυμπιάδα κατέλαβε ἀποθανεῖν ὑπὸ τῶν
Πεισιστράτου παίδων, οὐκέτι περιεόντος αὐτοῦ Πεισιστράτου·
κτείνουσι δὲ οὗτοί μιν κατὰ τὸ πρυτανήιον νυκτὸς ὑπείσαντες
ἄνδρας. τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄστεος, πέρην τῆς διὰ
Κοίλης καλεομένης ὁδοῦ· καταντίον δ' αὐτοῦ αἱ ἵπποι
τετάφαται αὗται αἱ τρεῖς Ὀλυμπιάδας ἀνελόμεναι. ἐποίησαν 4
δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω Λάκωνος,
πλέω δὲ τουτέων οὐδαμαί. ὁ μὲν δὴ πρεσβύτερος τῶν
παίδων τῷ Κίμωνι Στησαγόρης ἦν τηνικαῦτα παρὰ τῷ
πάτρῳ Μιλτιάδῃ τρεφόμενος ἐν τῇ Χερσονήσῳ, ὁ δὲ νεώτερος
παρ' αὐτῷ Κίμωνι Ἀθήνησι, οὔνομα ἔχων ἀπὸ τοῦ οἰκιστέω
τῆς Χερσονήσου Μιλτιάδεω Μιλτιάδης. οὗτος δὴ ὢν τότε 104
ὁ Μιλτιάδης ἥκων ἐκ τῆς Χερσονήσου καὶ ἐκπεφευγὼς
διπλόον θάνατον ἐστρατήγεε Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ
Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ
ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα· ἅμα δὲ 2
ἐκφυγόντα τε τούτους καὶ ἀπικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά
τε εἶναι ἐν σωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑπο-
δεξάμενοι καὶ ὑπὸ δικαστήριον [αὐτὸν] ἀγαγόντες ἐδίωξαν
τυραννίδος τῆς ἐν Χερσονήσῳ. ἀποφυγὼν δὲ καὶ τούτους
στρατηγὸς οὕτως Ἀθηναίων ἀπεδέχθη, αἱρεθεὶς ὑπὸ τοῦ
δήμου.

Καὶ πρῶτα μὲν ἐόντες ἔτι ἐν τῷ ἄστεϊ οἱ στρατηγοὶ 105
ἀποπέμπουσι ἐς Σπάρτην κήρυκα Φιλιππίδην, Ἀθηναῖον μὲν

3 ἀνελόμενος R V 5 παρεόντος R S V 6 τὸ om. R V 8 οἱ R V 9 τεθάφαται A B C P Ὀλυμπιάδες R V 12 pr. τῷ om. R S V 14 ἐν Ἀθήνῃσι A B C τοὔνομα C (corr. m. 1) P 15 Μιλτιάδης] -άδην R [V] δ' A B C 16 καὶ om. C P 17 διπλοῦν R S V 18 μέχρις R V 22 καὶ om. A B C P ἐπὶ C αὐτὸν om. R S V 26 ἔτι ἐόντες R S V: ἐόντες C 27 Φιλιππίδην R S V Plut. mor. 862: Φειδιππίδην A B C P (it. infra)

ἄνδρα, ἄλλως δὲ ἡμεροδρόμην τε καὶ τοῦτο μελετῶντα· τῷ δή,
ὡς αὐτός τε ἔλεγε Φιλιππίδης καὶ Ἀθηναίοισι ἀπήγγελλε,
περὶ τὸ Παρθένιον ὄρος τὸ ὑπὲρ Τεγέης ὁ Πὰν περιπίπτει.
2 βώσαντα δὲ τὸ οὔνομα τοῦ Φιλιππίδεω τὸν Πᾶνα Ἀθη-
ναίοισι κελεῦσαι ἀπαγγεῖλαι, δι' ὅ τι ἑωυτοῦ οὐδεμίαν ἐπι-
μέλειαν ποιεῦνται, ἐόντος εὐνόου Ἀθηναίοισι καὶ πολλαχῇ
3 γενομένου σφι ἤδη χρησίμου, τὰ δ' ἔτι καὶ ἐσομένου. καὶ
ταῦτα μὲν Ἀθηναῖοι, καταστάντων σφι εὖ ἤδη τῶν πρηγμάτων,
πιστεύσαντες εἶναι ἀληθέα ἱδρύσαντο ὑπὸ τῇ ἀκροπόλι Πανὸς
ἱρόν, καὶ αὐτὸν ἀπὸ ταύτης τῆς ἀγγελίης θυσίῃσι ἐπετείοισι
106 καὶ λαμπάδι ἱλάσκονται. τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρα-
τηγῶν ὁ Φιλιππίδης οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα
φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ,
2 ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε· Ὦ Λακεδαιμόνιοι,
Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν
πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν
πρὸς ἀνδρῶν βαρβάρων· καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπό-
3 δισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη. ὁ μὲν
δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοη-
θέειν Ἀθηναίοισι, ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν
ταῦτα οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου
τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ
107 πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μέν νυν τὴν πανσέληνον
ἔμενον, τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης ὁ Πεισι-
στράτου ἐς τὸν Μαραθῶνα, τῆς παροιχομένης νυκτὸς ὄψιν
ἰδὼν [ἐν τῷ ὕπνῳ] τοιήνδε· ἐδόκεε ὁ Ἱππίης τῇ μητρὶ
2 τῇ ἑωυτοῦ συνευνηθῆναι. συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου
κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν

1 ἡμεροδρόμει C[1] : -δρόμον S τε om. A B C τὸ S V 2 γε Krueger ἔλεγε . . . ἐν τοῖσι (16) om. R S V 6 εὔνου L 7 σφι ἤδη Stein : σφίσι ἤδη A B : ἤδη σφίσι C P 8 σφι Stein : σφίσι L 9 ἀκροπόλει L 18 πόλει C P R V 19 ἀπάγγελλε R S V : ἀπήγγειλε C 21 ἱσταμένη A B C P 22 ἔφασαν om. R S V μὴ om. Plut. 24 κατήγετο C 26 ἐν τῷ ὕπνῳ post τοιήνδε P[1] : om. A B C οἱ A B C P[1]

τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός. ἐκ μὲν δὴ τῆς ὄψιος
συνεβάλετο ταῦτα, τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδρά-
ποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων,
καλεομένην δὲ Αἰγιλίην, τοῦτο δὲ καταγομένας ἐς τὸν Μαρα-
θῶνα τὰς νέας ὅρμιζε οὗτος, ἐκβάντας τε ἐς γῆν τοὺς
βαρβάρους διέτασσε. καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν 3
τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε· οἷα δέ οἱ πρεσβυτέρῳ
ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο. τούτων ὦν ἕνα
[τῶν ὀδόντων] ἐκβάλλει ὑπὸ βίης βήξας· ἐκπεσόντος δὲ ἐς
τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν. ὡς 4
δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών, ἀναστενάξας εἶπε πρὸς τοὺς
παραστάτας· Ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστὶ οὐδέ μιν δυνησό-
μεθα ὑποχειρίην ποιήσασθαι· ὁκόσον δέ τί μοι μέρος μετῆν,
ὁ ὀδὼν μετέχει. Ἱππίης μὲν δὴ ταύτῃ τὴν ὄψιν συνεβάλετο 108
ἐξεληλυθέναι· Ἀθηναίοισι δὲ τεταγμένοισι ἐν τεμένεϊ Ἡρα-
κλέος ἐπῆλθον βοηθέοντες Πλαταιέες πανδημεί· καὶ γὰρ
καὶ ἐδεδώκεσαν σφέας αὐτοὺς τοῖσι Ἀθηναίοισι οἱ Πλα-
ταιέες, καὶ πόνους ὑπὲρ αὐτῶν [οἱ] Ἀθηναῖοι συχνοὺς ἤδη
ἀναραιρέατο· ἔδοσαν δὲ ὧδε. πιεζεύμενοι ὑπὸ Θηβαίων οἱ 2
Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεϊ τε τῷ
Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς. οἱ δὲ οὐ
δεκόμενοι ἔλεγόν σφι τάδε· Ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν
καὶ ὑμῖν τοιήδε τις γίνοιτ' ἂν ἐπικουρίη ψυχρή· φθαίητε γὰρ
ἂν πολλάκις ἐξανδραποδισθέντες ἤ τινα πυθέσθαι ἡμέων.
συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι, 3
πλησιοχώροισί τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι.

2 δὴ C 3 alt. τὴν] τῶν C 4 Αἰγιλίην Bechtel : Αἰγλείην ABC : Αἰγίλειαν PRSV 5 οὕτως V τὴν γῆν S 7 μειζόνως ABCE : μέζον RSV : μεῖζον Eustath. Od. 1831 δὴ R οἱ om. PRSV 8 ὦν om. RSV 8–9 τῶν ὀδόντων ante ἕνα E : del. Herwerden 10 ψάμμον] γῆν SV πολλὴν σπουδὴν PRSV 12 παραστάντας C[1] : παριστάντας RSV 13 ὅσον RSV 14 ταῦτα RSV ξυνεβάλλετο C 16 ἀπῆλθον R 18 οἱ om. RSV 19 ἀναραιρέατο Bekker : ἀναιρέατο RSV : ἀναιρέοντο AB (ἀνερ-) CP πιεζόμενοι C 22 ἑκατέρω(ι) CRSV 23 γένοιτ' CP[1] 26 οὐ om. C

ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ εὐνοίην οὕτω
τῶν Πλαταιέων ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνους
4 συνεστεῶτας Βοιωτοῖσι. Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι
ταῦτα συνεβούλευσαν, οἱ δὲ οὐκ ἠπίστησαν, ἀλλ' Ἀθηναίων
ἱρὰ ποιεύντων τοῖσι δυώδεκα θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν
βωμὸν ἐδίδοσαν σφέας αὐτούς. Θηβαῖοι δὲ πυθόμενοι ταῦτα
ἐστράτευον ἐπὶ τοὺς Πλαταιέας· Ἀθηναῖοι δέ σφι ἐβοήθεον.
5 μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον, παρα-
τυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων
οὔρισαν τὴν χώρην ἐπὶ τοισίδε, ἐᾶν Θηβαίους Βοιωτῶν τοὺς
μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν. Κορίνθιοι μὲν δὴ ταῦτα
γνόντες ἀπαλλάσσοντο, Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο
6 Βοιωτοί, ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ. ὑπερβάντες
δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι
οὔρους, τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο
οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς. ἔδοσαν
μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ
109 εἰρημένῳ, ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες. τοῖσι δὲ
Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι, τῶν μὲν
οὐκ ἐώντων συμβαλεῖν (ὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων
2 συμβαλεῖν), τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων. ὡς δὲ δίχα
τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων, ἐνθαῦτα, ἦν
γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων
πολεμαρχέειν (τὸ παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέ-
μαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσι), ἦν δὲ τότε πολέμαρχος
Καλλίμαχος Ἀφιδναῖος, πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε
3 τάδε· Ἐν σοὶ νῦν, Καλλίμαχε, ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας

1 ταῦτα μὲν C κατὰ τὴν εὔνοιαν A C B[1] 4 τοῦτο C: κατὰ ταῦτα R S V συνεβούλευον A B C P (ξυν.) ἐπίστησαν R 5 ποιούντων A B C δώδεκα L 7 ἐστρατεύοντο A B C τοὺς] τὰς V 10 τῇσδε R: τοῖσδε A B C P V 12 ἀναγνόντες R S V ἀπαλλάσσονται R S V 13 ἐσώθησαν C R 14 ἐπέθηκαν C 15 αὐτῶν R S V 16 Ὑσίας R V: Ὑσιᾶς A B P 20 ἐόντων C R S V συμβάλλειν P R S V 21 συμβάλλειν A B P: συμβαλέειν S 22 τε om. S V 23 ἕκαστος C 24 οἱ Ἀθηναῖοι A B C 25 ἐποίευν A B C δὲ] τε Reiz

ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα
ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων
[λείπουσι]. νῦν γὰρ δή, ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι, ἐς
κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι
Μήδοισι, δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ
περιγένηται αὕτη ἡ πόλις, οἵη τέ ἐστι πρώτη τῶν Ἑλληνίδων
πολίων γενέσθαι. κῶς ὦν δὴ ταῦτα οἷά τέ ἐστι γενέσθαι, 4
καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος
ἔχειν, νῦν ἔρχομαι φράσων. ἡμέων τῶν στρατηγῶν ἐόντων
δέκα δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων συμβαλεῖν,
τῶν δὲ οὔ. ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαί τινα στάσιν 5
μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα
ὥστε μηδίσαι· ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν
Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι, θεῶν τὰ ἴσα νεμόντων
οἷοί τέ εἰμεν περιγενέσθαι τῇ συμβολῇ. ταῦτα ὦν πάντα 6
ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἄρτηται· ἢν γὰρ σὺ γνώμῃ τῇ
ἐμῇ προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη
τῶν ἐν τῇ Ἑλλάδι· ἢν δὲ ⟨τὴν⟩ τῶν ἀποσπευδόντων τὴν
συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ
ἐναντία. ταῦτα λέγων ὁ Μιλτιάδης προσκτᾶται τὸν Καλλί- 110
μαχον· προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης
ἐκεκύρωτο συμβάλλειν. μετὰ δὲ οἱ στρατηγοὶ τῶν ἡ γνώμη
ἔφερε συμβάλλειν, ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηίη
τῆς ἡμέρης, Μιλτιάδῃ παρεδίδοσαν· ὁ δὲ δεκόμενος οὔτι κω
συμβολὴν ἐποιέετο, πρίν γε δὴ αὐτοῦ πρυτανηίη ἐγένετο.
ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε, ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ 111
Ἀθηναῖοι ὡς συμβαλέοντες· τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο

1 μνημόσυνον PRSV 2 οἷα H. Stephanus : οἷον L τε] ἐστι RV: om. S 3 λείπουσι del. Stein 5 δέδεκται B² 6 αὕτη πρώτη C 7 πόλεων ABC alt. loco γίνεσθαι AB 8 ἐς σέ τοι Eltz : ἐς σέ τι ABP : ἐστέτι S : ἐσέτι R : ἐς ἔτι CV 9 σχεῖν C 10 διχαὶ RSV κελ. συμβάλλειν τῶν δὲ οὐ συμβαλεῖν RVS (hic bis συμβαλέειν) : κελ. τῶν δὲ οὐ συμβάλλειν ABCP 11 τινα om. RSV 13 ὥς τι V συμβάλλωμεν B 16 τίνει AB ἤρτηται ABCP 17 τε om. ABC 18 τὴν add. Reiske 23 ἑκάστη S[V] 25 ἐγίνετο SV

ὁ πολέμαρχος [Καλλίμαχος]· ὁ γὰρ νόμος τότε εἶχε οὕτω
τοῖσι Ἀθηναίοισι, τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν.
ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαί,
ἐχόμεναι ἀλληλέων· τελευταῖοι δὲ ἐτάσσοντο, ἔχοντες τὸ
2 εὐώνυμον κέρας, Πλαταιέες. ἀπὸ ταύτης γάρ σφι τῆς μάχης
Ἀθηναίων θυσίας ἀναγόντων ἐς πανηγύριας τὰς ἐν τῇσι
πεντετηρίσι γινομένας κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος ἅμα
τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι.
3 τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο
τοιόνδε τι· τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατο-
πέδῳ, τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας, καὶ
ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον, τὸ δὲ κέρας ἑκάτερον
112 ἔρρωτο πλήθεϊ. ὡς δέ σφι διετέτακτο καὶ τὰ σφάγια
ἐγίνετο καλά, ἐνθαῦτα ὡς ἀπείθησαν οἱ Ἀθηναῖοι, δρόμῳ
ἵεντο ἐς τοὺς βαρβάρους. ἦσαν δὲ στάδιοι οὐκ ἐλάσσονες
2 τὸ μεταίχμιον αὐτῶν ἢ ὀκτώ. οἱ δὲ Πέρσαι ὁρῶντες δρόμῳ
ἐπιόντας παρεσκευάζοντο ὡς δεξόμενοι, μανίην τε τοῖσι
Ἀθηναίοισι ἐπέφερον καὶ πάγχυ ὀλεθρίην, ὁρῶντες αὐτοὺς
ἐόντας ὀλίγους, καὶ τούτους δρόμῳ ἐπειγομένους οὔτε ἵππου
3 ὑπαρχούσης σφι οὔτε τοξευμάτων. ταῦτα μέν νυν οἱ βάρ-
βαροι κατείκαζον· Ἀθηναῖοι δὲ ἐπείτε ἀθρόοι προσέμειξαν
τοῖσι βαρβάροισι, ἐμάχοντο ἀξίως λόγου. πρῶτοι μὲν γὰρ
Ἑλλήνων πάντων τῶν ἡμεῖς ἴδμεν δρόμῳ ἐς πολεμίους
ἐχρήσαντο, πρῶτοι δὲ ἀνέσχοντο ἐσθῆτά τε Μηδικὴν ὁρῶντες
καὶ τοὺς ἄνδρας ταύτην ἐσθημένους· τέως δὲ ἦν τοῖσι Ἕλλησι
113 καὶ τὸ οὔνομα τὸ Μήδων φόβος ἀκοῦσαι. μαχομένων δὲ
ἐν τῷ Μαραθῶνι χρόνος ἐγίνετο πολλός. καὶ τὸ μὲν μέσον
τοῦ στρατοπέδου ἐνίκων οἱ βάρβαροι, τῇ Πέρσαι τε αὐτοὶ

1 Καλλίμαχος (ante πολέμ. C) seclusi τότε om. PRSV οὕτω om. C 4 ἀλλήλων S 'olim' τὸ] τὸ δ' C 6 θυσίας Ἀθηναίων PRSV ἐς] ἐς τὰς ABC: καὶ S 8 τὰ om. PRSV 9 ἐγένετο ABC 16 ὁρέοντες ABCP (it. 18, 24) 19 ἐόντας om. ABCP 21 κατήκαζον S: κατίκαζον V προσέμιξαν L 23 ἴσμεν ABC 25 ἄνδρας τοὺς Krueger: ἄνδρας Cobet ἠσθημένους ABCP 28 τῇ (ᾗ ABC) . . . βάρβαροι om. R

καὶ Σάκαι ἐτετάχατο· κατὰ τοῦτο μὲν δὴ ἐνίκων οἱ βάρβαροι
καὶ ῥήξαντες ἐδίωκον ἐς τὴν μεσόγαιαν, τὸ δὲ κέρας ἑκάτερον
ἐνίκων Ἀθηναῖοί τε καὶ Πλαταιέες. νικῶντες δὲ τὸ μὲν 2
τετραμμένον τῶν βαρβάρων φεύγειν ἔων, τοῖσι δὲ τὸ μέσον
ῥήξασι αὐτῶν συναγαγόντες τὰ κέρεα [ἀμφότερα] ἐμάχοντο,
καὶ ἐνίκων Ἀθηναῖοι. φεύγουσι δὲ τοῖσι Πέρσῃσι εἵποντο
κόπτοντες, ἐς ὃ ἐπὶ τὴν θάλασσαν ἀπικόμενοι πῦρ τε αἴτεον
καὶ ἐπελαμβάνοντο τῶν νεῶν. καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ 114
πόνῳ ὁ πολέμαρχος [Καλλίμαχος] διαφθείρεται, ἀνὴρ γενό-
μενος ἀγαθός, ἀπὸ δ' ἔθανε τῶν στρατηγῶν Στησίλεως ὁ
Θρασύλεω· τοῦτο δὲ Κυνέγειρος ὁ Εὐφορίωνος ἐνθαῦτα
ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός, τὴν χεῖρα ἀποκοπεὶς
πελέκεϊ πίπτει, τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ
ὀνομαστοί. ἑπτὰ μὲν δὴ τῶν νεῶν ἐπεκράτησαν τρόπῳ 115
τοιούτῳ Ἀθηναῖοι, τῇσι δὲ λοιπῇσι οἱ βάρβαροι ἐξανα-
κρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον
τὰ ἐξ Ἐρετρίης ἀνδράποδα, περιέπλεον Σούνιον, βουλόμενοι
φθῆναι τοὺς Ἀθηναίους ἀπικόμενοι ἐς τὸ ἄστυ. αἰτίη δὲ
ἔσχε ἐν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα
ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀνα-
δέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί. οὗτοι μὲν δὴ 116
περιέπλεον Σούνιον· Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον [τάχιστα]
ἐβοήθεον ἐς τὸ ἄστυ, καὶ ἔφθησάν τε ἀπικόμενοι πρὶν ἢ
τοὺς βαρβάρους ἥκειν, καὶ ἐστρατοπεδεύσαντο ἀπιγμένοι
ἐξ Ἡρακλείου τοῦ ἐν Μαραθῶνι ἐν ἄλλῳ Ἡρακλείῳ τῷ ἐν
Κυνοσάργεϊ. οἱ δὲ βάρβαροι τῇσι νηυσὶ ὑπεραιωρηθέντες
Φαλήρου (τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων) ὑπὲρ

1 τοῦτο] τὸ S V 5 ἀμφότερα om. P R S V 6 οἱ Ἀθ. A B C ἕποντο C 7 ἐπὶ] ἐς A B C 8 ἐπελάμβανον R S V 9 Καλλίμαχος om. A B C P 10 Στησίλεος R S V 11 Κυναίγειρος ὁ Εὐφρονίωνος R S V 12 ἐπιλαβόμενος P R S V ἀφλαύστων A B C νεώς R S V 15 τοιῷδε P R S V ἀνακρουσάμενοι R S V 16 ἐν ᾗ C 17 περιέπλωον P R S V (it. 22): περιέβλεπον C 18 αἰτίην A B C P 19 ἐν A B soli Ἀλκμαιον. R S V (it. infra) αὐτοῖσι A B C 21 ἐν om. C 22 εἴχοντο R S V: ἠκόν A[1] B[1] τάχιστα del. Valckenaer 27 ἐπίνεον R S V

τούτου ἀνακωχεύσαντες τὰς νέας ἀπέπλεον ὀπίσω ἐς τὴν
117 Ἀσίην. ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας, Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο. ἔπεσον μὲν
2 ἀμφοτέρων τοσοῦτοι· συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε, Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι, οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα, καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου
3 τοῦ χρόνου ἐόντα τυφλόν. λέγειν δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον, ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν, τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν· τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν, τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι. ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν.

118 Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην, ἐπείτε ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ. καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται, ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν Φοινίσσῃ [νηὶ] ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ, ἔπλεε τῇ
2 ἑωυτοῦ νηὶ ἐς Δῆλον· καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον, κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων· τὸ δ' ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος
3 καταντίον. Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν δι' ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ

1 ἀπέπλωον R V 4 pr. καὶ om. P R S V ἐννενήκοντα P R S V 5 τοιόνδε γενέσθαι P R S V 7 συστάσει L 9 ζωῆς B C S V 10–11 ἤκουσα ante περὶ P R S V 17 ἐγίνετο R V 19 διέλαμψε C 19–20 νηὶ ante Φοινίσσῃ A B C : om. Suid. s.v. Δᾶτις 21 παθόμενος R V 23 ἱερὸν A 24 καὶ . . . ἄγαλμα om. B S V 25 Θηβαῖον B Χαλκίδεος A B

Δήλιον. τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς 119
τε καὶ Ἀρταφρένης, ὡς προσέσχον ἐς τὴν Ἀσίην πλέοντες,
ἀνήγαγον ἐς Σοῦσα. βασιλεὺς δὲ Δαρεῖος, πρὶν μὲν
αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας, ἐνεῖχέ σφι δεινὸν
χόλον, οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων·
ἐπείτε δὲ εἶδέ σφεας ἀπαχθέντας παρ' ἑωυτὸν καὶ ὑποχει- 2
ρίους ἑωυτῷ ἐόντας, ἐποίησε κακὸν ἄλλο οὐδέν, ἀλλά σφεας
τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομά
ἐστι Ἀρδέρικκα, ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους στα-
δίους ἀπέχοντι, τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέ-
χεται τριφασίας ἰδέας· καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ
ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε· ἀντλέεται μὲν 3
κηλωνηίῳ, ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται·
ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν·
ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς.
καὶ ἡ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα, τὸ δὲ
ἔλαιον . . . οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην· ἔστι δὲ
μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν. ἐνθαῦτα τοὺς 4
Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος, οἳ καὶ μέχρι ἐμέο
εἶχον τὴν χώρην ταύτην, φυλάσσοντες τὴν ἀρχαίην γλῶσσαν.
τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτως· Λακεδαιμονίων 120
δὲ ἧκον ἐς τὰς Ἀθήνας δισχίλιοι μετὰ τὴν πανσέ-
ληνον, ἔχοντες σπουδὴν πολλὴν καταλαβεῖν, οὕτω ὥστε
τριταῖοι ἐκ Σπάρτης ἐγένοντο ἐν τῇ Ἀττικῇ. ὕστεροι δὲ
ἀπικόμενοι τῆς συμβολῆς ἱμείροντο ὅμως θεήσασθαι τοὺς
Μήδους· ἐλθόντες δὲ ἐς τὸν Μαραθῶνα ἐθεήσαντο. μετὰ

1 ὁ Δᾶτίς A B C 2 ἐς] πρὸς A B C 3 ἤγαγον A B C
5 πρότερον B 6 ἀναχθέντας? Bekker ἑωυτῷ ὑποχειρίους A B C
8 κατῴκισε A B C 9 Ἀρδέρικα C P: Ἀρδερικὰ R: Ἀρδεριηκὰ
S V 10 τεσσαρ. C R S V 13 οἱ om. P R S V 14 ἐκχέει
R S V 15 ἐς ἄλω C: εἰσάλω A B τράπεται A B C P
17 lacunam statuit Cobet: ἔλαιον συνάγουσι ἐν ἀγγείοις τὸ οἱ Π.
καλ. ῥαδινάκην S 18 βαρεῖαν A B C 19 Δαρ. βασ. R S V
οἳ . . . γλῶσσαν om. C 24 τριταῖοι μετὰ τὴν πανσέληνον ἐκ
A B C ἐγίνοντο A B C 25 θεήσεσθαι R S V 26 δὲ
om. C ἐθηήσαντο R V

δὲ αἰνέοντες Ἀθηναίους καὶ τὸ ἔργον αὐτῶν ἀπαλλάσσοντο ὀπίσω.

121 Θῶμα δέ μοι καὶ οὐκ ἐνδέκομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν κοτε ἀναδέξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ· οἵτινες μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου 2 δὲ πατρί, φαίνονται μισοτύραννοι ἐόντες. Καλλίης τε γὰρ μοῦνος Ἀθηναίων ἁπάντων ἐτόλμα, ὅκως Πεισίστρατος ἐκπέσοι ἐκ τῶν Ἀθηνέων, τὰ χρήματα αὐτοῦ κηρυσσόμενα ὑπὸ τοῦ δημοσίου ὠνέεσθαι, καὶ τἆλλα τὰ ἔχθιστα ἐς αὐτὸν 122 πάντα ἐμηχανᾶτο. [Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐστὶ πάντα τινὰ ἔχειν. τοῦτο μὲν γὰρ τὰ προλελεγμένα, ὡς ἀνὴρ ἄκρος ἐλευθερῶν τὴν πατρίδα, τοῦτο δὲ τὰ ἐν Ὀλυμπίῃ ἐποίησε· ἵππῳ νικήσας, τεθρίππῳ δὲ δεύτερος γενόμενος, Πύθια δὲ πρότερον ἀνελόμενος, ἐφανε- 2 ρώθη ἐς τοὺς Ἕλληνας πάντας δαπάνῃσι μεγίστῃσι. τοῦτο δὲ κατὰ τὰς ἑωυτοῦ θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνὴρ ἐγένετο· ἐπειδὴ γὰρ ἐγίνοντο γάμου ὡραῖαι, ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην ἐκείνῃσί τε ἐχαρίσατο· ἐκ γὰρ πάντων τῶν Ἀθηναίων τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ 123 ἐκλέξασθαι, ἔδωκε τούτῳ τῷ ἀνδρί.] καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι. θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολήν, τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν 2 τυραννίδα. καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων, ὡς ἐγὼ κρίνω. οἱ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους

4 ποτε A B 5 τε om. A B C 9 Ἀθηναίων C R S V κηρυσσομένου R S V 10 ὀνέεσθαι καὶ τὰ ἄλλα R S V 11 caput 122 om. A B C 22 τούτωι A: τούτω B: τούτων C: om. S 23 οὖν A B γε] τε R S V 24 τε om. S 28 ὑπολίπους R: λοιποὺς A B C

Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες, οὐδέ τι μᾶλλον
ἔπαυσαν [τοὺς λοιποὺς] τυραννεύοντας, Ἀλκμεωνίδαι δὲ
ἐμφανέως ἠλευθέρωσαν, εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ
τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι
ἐλευθεροῦν τὰς Ἀθήνας, ὥς μοι πρότερον δεδήλωται. ἀλλὰ 124
γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοσαν
τὴν πατρίδα. οὐ μὲν ὦν ἦσάν σφεων ἄλλοι δοκιμώτεροι
ἔν γε Ἀθηναίοισι ἄνδρες οὐδ᾽ οἱ μᾶλλον ἐτετιμέατο. οὕτω 2
οὐδὲ λόγος αἱρέει ἀναδεχθῆναι ἔκ γε ἂν τούτων ἀσπίδα ἐπὶ
τοιούτῳ λόγῳ. ἀνεδέχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ
ἔστι ἄλλως εἰπεῖν· ἐγένετο γάρ· ὃς μέντοι ἦν ὁ ἀναδέξας,
οὐκ ἔχω προσωτέρω εἰπεῖν τούτων.

Οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ 125
ἐν τῇσι Ἀθήνῃσι, ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος
ἐγένοντο καὶ κάρτα λαμπροί. τοῦτο μὲν γὰρ Ἀλκμέων 2
ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου
ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρή-
κτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως, καί μιν Κροῖσος
πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων
ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ
δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενεί-
κασθαι ἐσάπαξ. ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεήν, ἐοῦσαν 3
τοιαύτην, τοιάδε ἐπιτηδεύσας προσέφερε· ἐνδὺς κιθῶνα
μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος, κοθόρ-
νους τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος ἤιε ἐς
τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο. ἐσπεσὼν δὲ ἐς σωρὸν 4

1 *οὐδέτι* A B: *οὐδ᾽ ἔτι* P R S V 2 *τοὺς λοιποὺς* del. Wesseling 3 *ἐμφανῶς* A B 6 *ἐπιμεμφομένω* R S V 9 *ἂν* om. A B C 10 *ἀνεδείχθη* R S V 14 *Ἀλκμαίονος* R S V (it. infra) 15 *Ἀλκμαίων* R S V (it. infra) 17 *ἀπικομένοισιν* R S V 18 *ἐγένετο* C S 23 *προέφερε* C *χιτῶνα* R S V 24 *μέγαν* om. A B C *βαθὺ* C: *πολὺν* R S V *χιτῶνος* R V: *τοῦ κιθ.* om. S *κοτόρνους* R S V 25 *οὓς* A B C 26 *ἐς ὃν* A B C *ἐκπεσὼν* C: *ἐμπεσὼν* S

ψήγματος πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ
ὅσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα
πλησάμενος χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας
τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα ἐξήιε ἐκ τοῦ
θησαυροῦ, ἕλκων μὲν μόγις τοὺς κοθόρνους, παντὶ δέ τεῳ
οἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ· τοῦ τό τε στόμα ἐβέβυστο καὶ
5 πάντα ἐξώγκωτο. ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε,
καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἑτέροισί μιν δωρέεται
οὐκ ἐλάσσοσι ἐκείνων. οὕτω μὲν ἐπλούτησε ἡ οἰκίη αὕτη
μεγάλως, καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας
126 Ὀλυμπιάδα ἀναιρέεται· μετὰ δέ, γενεῇ δευτέρῃ ὕστερον,
Κλεισθένης μιν ὁ Σικυώνιος τύραννος ἐξῆρε, ὥστε πολλῷ
ὀνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἕλλησι ἢ πρότερον ἦν.
Κλεισθένεϊ γὰρ τῷ Ἀριστωνύμου τοῦ Μύρωνος τοῦ Ἀνδρέω
γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίστη. ταύτην ἠθέλησε,
Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα
2 προσθεῖναι. Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖσι
τεθρίππῳ ὁ Κλεισθένης κήρυγμα ἐποιήσατο, ὅστις Ἑλλήνων
ἑωυτὸν ἀξιοῖ Κλεισθένεος γαμβρὸν γενέσθαι, ἥκειν ἐς
ἑξηκοστὴν ἡμέρην ἢ καὶ πρότερον ἐς Σικυῶνα ὡς κυρώσοντος
Κλεισθένεος τὸν γάμον ἐν ἐνιαυτῷ, ἀπὸ τῆς ἑξηκοστῆς
3 ἀρξαμένου ἡμέρης. ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι
ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι, ἐφοίτεον μνηστῆρες· τοῖσι
Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπ' αὐτῷ
127 τούτῳ εἶχε. ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ

1 πρῶτον CRV 2 et 5 κοτ. S: κόθρον. R 3 τοῦ χρυσοῦ ABC 4 ἐξηιει ABC 5 μόγις μὲν τοὺς S: μεγίστους ABC τω(ι) BC 6 ἐοικὼς AB καὶ om. C 7 ἐξόγκωτο RSV 8 τε om. RSVP(?) ἕτερα δωρέεται οὐκ ἐλάσσω κείνων ABC (ἐκ.) 9 μὲν . . . οὕτω om. SV οἰκία R 10 οὕτως οὕτω R 11 Ὀλύμπια RSV 12 μὲν SV: αὐτὴν ABC Σικυῶνος Cantabr. ἐξήειρε P: ἐξήγειρε C 13 ἐν τοῖσι] αὐτοῖσιν RSV ἦν om. ABC 14 Κλεισθένη RSV Ἀνδρέα AB 15 ἐθέλησε AB 16 πάντων PRSV 20 ἑξήκοντα R 22 ἡμέρης ἀρξαμένου ABC 23 ἦσαν] εἶναι C 24 αὐτὸ τοῦτο RSV

Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς
ἀνὴρ ἀπίκετο (ἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον
μάλιστα), καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου
παῖς. οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον, ἐκ δὲ τοῦ κόλπου τοῦ 2
Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος· οὗτος δὲ
ἐκ τοῦ Ἰονίου κόλπου. Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ
ὑπερφύντος τε Ἕλληνας ἰσχύϊ καὶ φυγόντος ἀνθρώπους ἐς
τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοῦ Τιτόρμου
ἀδελφεὸς Μάλης. ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ 3
Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοῦ τὰ μέτρα
ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ
Ἑλλήνων ἁπάντων, ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνο-
θέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε, τούτου τε δὴ
παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος, καὶ
Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου
τε, ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται, τοὺς Διοσκόρους οἰκίοισι
καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ἠλεῖος
Ὀνόμαστος Ἀγαίου. οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου 4
ἦλθον, ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε ὁ Ἀλκμέωνος
τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου, καὶ ἄλλος Ἱπποκλείδης
Τεισάνδρου, πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων. ἀπὸ
δὲ Ἐρετρίης ἀνθεύσης τοῦτον τὸν χρόνον Λυσανίης· οὗτος
δὲ ἀπ' Εὐβοίης μοῦνος. ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν
Σκοπαδέων Διακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶν
Ἄλκων. τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες· ἀπικομένων 128
δὲ τούτων ἐς τὴν προειρημένην ἡμέρην ὁ Κλεισθένης πρῶτα

3 Σιρήτης R Δάμασος Ἀνύριος R S V: Δάμας ὁ σαμύριος A B C P 5 Ἀμφίμνηστρος R S V δὴ Gomperz 6 δὲ om. C Τιτέρμου A B C (it. 8) 7 ἰσχύει B: ἰσχὺν R S V 10 παῖς om. R S V 12 πάντων A B C τοὺς om. R S V 15 Πάγου A B C ὁ Εὐφορ. B 16 φέρεται C Διοσκούρους A C P V 17 Ἥλιος R V 18 Ὀνομαστὸς C P R S V Αἰγαίου R V 19 Ἀθηναίων C R S V 21 Τισ. L (it. infra) 22 ἀνθεούσης A B C 23 pr. δὲ] δὴ V(?) S ἦρχε A B C 24 Διακτορίδος R [V] Κρανώνιος C P

μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου,
μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδρα-
γαθίης καὶ τῆς ὀργῆς καὶ παιδεύσιός τε καὶ τρόπου, καὶ ἑνὶ
ἑκάστῳ ἰὼν ἐς συνουσίην καὶ συνάπασι· καὶ ἐς γυμνάσιά
τε ἐξαγινέων ὅσοι ἦσαν αὐτῶν νεώτεροι, καὶ τό μέγιστον,
ἐν τῇ συνεστοῖ διεπειρᾶτο· ὅσον γὰρ κατεῖχε χρόνον αὐτούς,
2 τοῦτον πάντα ἐποίεε καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέως. καὶ
δή κου μάλιστα τῶν μνηστήρων ἠρέσκοντό ⟨οἱ⟩ οἱ ἀπ'
'Αθηνέων ἀπιγμένοι, καὶ τούτων μᾶλλον Ἱπποκλείδης ὁ
Τεισάνδρου καὶ κατ' ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν
129 τοῖσι ἐν Κορίνθῳ Κυψελίδῃσι ἦν προσήκων. ὡς δὲ ἡ
κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου
καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων,
θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς
2 μνηστῆρας καὶ Σικυωνίους πάντας. ὡς δὲ ἀπὸ δείπνου
ἐγένοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ
λεγομένῳ ἐς τὸ μέσον. προϊούσης δὲ τῆς πόσιος κατέχων
πολλὸν τοὺς ἄλλους ὁ Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν
αὐλῆσαι ἐμμέλειαν, πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο.
καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο, ὁ Κλεισθένης δὲ ὁρέων
3 ὅλον τὸ πρῆγμα ὑπώπτευε. μετὰ δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης
χρόνον ἐκέλευσέ τινα τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δὲ
τῆς τραπέζης πρῶτα μὲν ἐπ' αὐτῆς ὀρχήσατο Λακωνικὰ
σχημάτια, μετὰ δὲ ἄλλα 'Αττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν
ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε.
4 Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου

1 ἐπύθετο A B C 2 ἐπειρᾶτο R S V 5 ἐξάγειν νέων R V S (-γων) τό γε C P 6 συνεστίῃ A B C (ξ.) P : συνέσει S διεπειρᾶτο om. C 7 ἐξένιζε A B C 8 που A B C E οἱ add. Matthiae 9 'Αθηναίων C E R S V 10 pr. καὶ om. R S V τὰ d ἀνέκαθε L 11 Κυψελίδισιν R V 16 ἐγίνοντο A B C E 18 ἐκέλευέ C οἱ τὸν] αὐτὸν S V 19 ὠρχήσατο C P R S V 20 ἀρεστῶς om. C ὠρχέετο A B C P ὁ δὲ Κλ. P 21 ὑπόπτευε R S V 22 ἐκέλευέ C οἱ τινὰ R S V ἐσενεγκεῖν A B E 23 ὠρχήσατο C P R 24 σχήματα E : ὀρχήματα σχημάτια R S V

ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διά
τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην κατεῖχε ἑωυτόν, οὐ βου-
λόμενος ἐκραγῆναι ἐς αὐτόν· ὡς δὲ εἶδε τοῖσι σκέλεσι
χειρονομήσαντα, οὐκέτι κατέχειν δυνάμενος εἶπε· Ὦ παῖ
Τεισάνδρου, ἀπορχήσαό γε μὲν τὸν γάμον. ὁ δὲ Ἱππο-
κλείδης ὑπολαβὼν εἶπε· Οὐ φροντὶς Ἱπποκλείδῃ. ἀπὸ 130
τούτου μὲν τοῦτο ὀνομάζεται· Κλεισθένης δὲ σιγὴν ποιησά-
μενος ἔλεξε ἐς μέσον τάδε· Ἄνδρες παιδὸς τῆς ἐμῆς
μνηστῆρες, ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν,
εἰ οἷόν τε εἴη, χαριζοίμην ἄν, μήτ' ἕνα ὑμέων ἐξαίρετον
ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων· ἀλλ' οὐ γὰρ 2
οἷά τέ ἐστι μιῆς πέρι παρθένου βουλεύοντα πᾶσι κατὰ νόον
ποιέειν, τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου
τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος
εἵνεκα τῆς ἐξ ἐμεῦ γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης, τῷ
δὲ Ἀλκμέωνος Μεγακλέϊ ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην
νόμοισι τοῖσι Ἀθηναίων. φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος
ἐκεκύρωτο ὁ γάμος Κλεισθένεϊ. ἀμφὶ μὲν κρίσι τῶν 131
μνηστήρων τοσαῦτα ἐγένετο, καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώ-
σθησαν ἀνὰ τὴν Ἑλλάδα. τούτων δὲ συνοικησάντων γίνεται
Κλεισθένης τε ὁ τὰς φυλὰς καὶ τὴν δημοκρατίην Ἀθηναίοισι
καταστήσας, ἔχων τὸ οὔνομα ἀπὸ τοῦ μητροπάτορος τοῦ
Σικυωνίου· οὗτός τε δὴ γίνεται Μεγακλέϊ καὶ Ἱπποκράτης, 2
ἐκ δὲ Ἱπποκράτεος Μεγακλέης τε ἄλλος καὶ Ἀγαρίστη ἄλλη,
ἀπὸ τῆς Κλεισθένεος Ἀγαρίστης ἔχουσα τὸ οὔνομα, ἣ
συνοικήσασά τε Ξανθίππῳ τῷ Ἀρίφρονος καὶ ἔγκυος ἐοῦσα
εἶδε ὄψιν ἐν τῷ ὕπνῳ, ἐδόκεε δὲ λέοντα τεκεῖν· καὶ μετ'
ὀλίγας ἡμέρας τίκτει Περικλέα Ξανθίππῳ.

1 ἄν om. A B C E Ἱπποκλείδην P R S [V] 5 μὴν L 6 ἔφη R S V 7 ὀνομ. C quoque 10 τε] τϊ τ' R ἐστὶ A B C μήτε ἕνα R V : μήτ + θένα A : μηθένα B C 13 τοῦδε] τούτου R S V 15 τῷ δὲ Ἀ. Μ.] Μεγακλέϊ δὲ C E : Μεγακλέει δὲ A B 18 κρίσει R S : κρίσιος A B C [V] 23 Μεγακλέει A B 26 ἔγγυος C R V [S] 27 δὲ om. R S V

132 Μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης,
καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι, τότε μᾶλλον
αὔξετο. αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ
χρήματα Ἀθηναίους, οὐ φράσας σφι ἐπ' ἣν ἐπιστρατεύσεται
χώρην, ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται· ἐπὶ
γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως
ἄφθονον οἴσονται· λέγων τοιαῦτα αἴτεε τὰς νέας. Ἀθη-
133 ναῖοι δὲ τούτοισι ἐπαρθέντες παρέδοσαν. παραλαβὼν δὲ ὁ
Μιλτιάδης τὴν στρατιὴν ἔπλεε ἐπὶ Πάρον, πρόφασιν ἔχων
ὡς οἱ Πάριοι ὑπῆρξαν πρότεροι στρατευόμενοι τριήρεϊ ἐς
Μαραθῶνα ἅμα τῷ Πέρσῃ. τοῦτο μὲν δὴ πρόσχημα λόγου
ἦν, ἀτάρ τινα καὶ ἔγκοτον εἶχε τοῖσι Παρίοισι διὰ Λυσαγόρεα
τὸν Τεισίεω, ἐόντα γένος Πάριον, διαβαλόντα μιν πρὸς
2 Ὑδάρνεα τὸν Πέρσην. ἀπικόμενος δὲ ἐς τὴν ἔπλεε ὁ
Μιλτιάδης τῇ στρατιῇ ἐπολιόρκεε Παρίους κατειλημένους
ἐντὸς τείχεος, καὶ ἐσπέμπων κήρυκα αἴτεε ἑκατὸν τάλαντα,
φάς, ἢν μή οἱ δῶσι, οὐκ ἀπαναστήσειν τὴν στρατιὴν πρὶν
3 ἢ ἐξέλῃ σφέας. οἱ δὲ Πάριοι ὅκως μέν τι δώσουσι Μιλ-
τιάδῃ ἀργύριον οὐδὲ διενοεῦντο, οἱ δὲ ὅκως διαφυλάξουσι τὴν
πόλιν, τοῦτο ἐμηχανῶντο, ἄλλα τε ἐπιφραζόμενοι καὶ τῇ
μάλιστα ἔσκε ἑκάστοτε ἐπίμαχον τοῦ τείχεος, τοῦτο ἅμα
134 νυκτὶ ἐξῄρετο διπλήσιον τοῦ ἀρχαίου. ἐς μὲν δὴ τοσοῦτο
τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι, τὸ ἐνθεῦτεν δὲ αὐτοὶ
Πάριοι γενέσθαι ὧδε λέγουσι· Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν
ἐς λόγους αἰχμάλωτον γυναῖκα, ἐοῦσαν μὲν Παρίην γένος,
οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον τῶν χθονίων

4 στρατεύσεται S: ἐπιστρατεύεται A B C P 5 αὐτὸς R V
ἕπονται R S V 7 τοσαῦτα Gomperz 10 τριήρεσι A B C P
11 λόγου S: λόγων A B P R [C V] 12 καὶ om. P R S V
Λυσαγόρην P R S V 13 Τισίεω A B C P: Τίσεω R S V 14 ἐπ'
ἣν A B C 15 κατειλημένους P: κατειλημμ. rell. 17 μή οἱ] μιν
οὐ A B C δώσειν S [V] οὐ παναστήσειν R: οὐκ ἀπονοστήσειν
A B C P 18 μέντοι S V: τι om. C 19 ἀργυρίου P R S V
οὐδὲν P R V διαφυλάξωσι A B C R V 20 τοῦτο om. R S V
21 ἔσχε C 22 ἐξῆρτο A B C πλησίον C

θεῶν. ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι,
εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν αὐτὴ ὑποθῆται,
ταῦτα ποιέειν. μετὰ δὲ τὴν μὲν ὑποθέσθαι, τὸν δὲ διερχό- 2
μενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ⟨τὸ⟩ ἕρκος
θεσμοφόρου Δήμητρος ὑπερθορεῖν, οὐ δυνάμενον τὰς θύρας
ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι δὴ ποιή-
σοντα ἐντός, εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι δή
κοτε πρήξοντα· πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε
φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι,
καταθρῴσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι. οἱ
δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι. Μιλτιάδης μέν 135
νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω, οὔτε χρήματα Ἀθη-
ναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος, ἀλλὰ πολιορκήσας
τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον. Πάριοι δὲ 2
πυθόμενοι ὡς ἡ ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ
κατηγήσατο, βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι
θεοπρόπους πέμπουσι ἐς Δελφούς, ὥς σφεας ἡσυχίη τῆς
πολιορκίης ἔσχε· ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρή-
σωνται τὴν ὑποζάκορον τῶν θεῶν ὡς ἐξηγησαμένην τοῖσι
ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον
ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ. ἡ δὲ Πυθίη οὐκ ἔα, 3
φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων, ἀλλὰ δεῖν γὰρ
Μιλτιάδεα τελευτᾶν μὴ εὖ, φανῆναί οἱ τῶν κακῶν κατη-
γεμόνα. Παρίοισι μὲν δὴ ταῦτα ἡ Πυθίη ἔχρησε· Ἀθη- 136
ναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα εἶχον ἐν
στόμασι, οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος ὁ Ἀρίφρονος,

1 ταύτην δὲ RSV 3 διερχ.] ἀπικόμενον PRSV 4 τὸ add. Schaefer 5 ὑπερθορέειν PRSV 6 ὑπερθορῶντα C: -ρέοντα SV^1 ὑπὲρ RSV 7 pr. τι] τε C 8 ποτε L 11 μέν] δὲ μέν C 15 ἡ om. SV 16 κατηγήσαιτο RSV 17 ἐς Δ. πέμπουσι ABC 18 καταχρήσονται AC^1P 19 ὡς] τὴν ABC 21 ἐκφήνασα AB: ἐκφήσασαν RSV 23 Μιλτιάδην R[V] 24 ἔχρησεν ἡ Πυθίη RSV 25 Μιλτιάδην [V] ἐκ Πάρου RSV ἔσχον ABCP 26 στόματι RSV

ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα ἐδίωκε τῆς
2 Ἀθηναίων ἀπάτης εἵνεκεν. Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο (ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ), προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν, ὡς ἑλὼν Λῆμνόν τε καὶ
3 τεισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι. προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου, ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι, Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ, τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτεισε ὁ παῖς αὐτοῦ Κίμων.

137 Λῆμνον δὲ Μιλτιάδης ὁ Κίμωνος ὧδε ἔσχε· Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν, εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως· τοῦτο γὰρ οὐκ ἔχω φράσαι, πλὴν τὰ λεγόμενα, ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου ἔφησε ἐν τοῖσι
2 λόγοισι λέγων ἀδίκως· ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην, τήν σφι αὐτοὶ ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολίν κοτε ἐληλαμένου, ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ, τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς, καὶ οὕτως ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους.
3 ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι. κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε· φοιτᾶν γὰρ δὴ τὰς σφετέρας θυγατέρας [τε καὶ τοὺς παῖδας] ἐπ' ὕδωρ ἐπὶ τὴν Ἐννεά-

1 ἀγαγὼν ABC Μιλτιάδην RS[V] 5 τε τῶν ἐν SV 7 τισάμ. L προσγινομένου RSV 9 ταλάντοις R: τάλαντα S[V] 10 τε om. PRSV 11 ἐξέτισε L 18 σφι αὐτοὶ Herwerden: σφίσι(ν) αὐτοῖσι(ν) L τῶν BV 19 ποτὲ ABC 23 οὐδὲ μίην AB 24 αὐτοὶ om. RSV 26 δὴ RSV: αἰεὶ ABCP σφετέρας] φρένας C 27 τε καὶ τοὺς παῖδας del. Schaefer: καὶ τοὺς παῖδας om. S

κρουνον· οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι
ἄλλοισι Ἕλλησι οἰκέτας· ὅκως δὲ ἔλθοιεν αὗται, τοὺς Πελα-
σγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας. καὶ
ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν, ἀλλὰ τέλος καὶ ἐπι-
βουλεύοντας ἐπιχειρήσειν φανῆναι ἐπ' αὐτοφώρῳ. ἑωυτοὺς 4
δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας, ὅσῳ παρεὸν
αὐτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς, ἐπεί σφεας ἔλαβον
ἐπιβουλεύοντας, οὐκ ἐθελῆσαι, ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς
ἐξιέναι. τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία
καὶ δὴ καὶ Λῆμνον. ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε, ταῦτα
δὲ Ἀθηναῖοι λέγουσι. οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε 138
νεμόμενοι καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι, εὖ
τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς, πεντηκοντέρους κτησά-
μενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν
Ἀθηναίων γυναῖκας, ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς
οἴχοντο ἀποπλέοντες καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλ-
λακὰς εἶχον. ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν, 2
γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδί-
δασκον τοὺς παῖδας. οἱ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ
τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον, εἴ τε τύπτοιτό τις
αὐτῶν ὑπ' ἐκείνων τινός, ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον
ἀλλήλοισι· καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες
ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον. μαθόντες δὲ ταῦτα οἱ 3
Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν· καί σφι βουλευομέ-
νοισι δεινόν τι ἐσέδυνε, εἰ δὴ διαγινώσκοιεν σφίσι τε
βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς

1 τὸν om. R V 2 Ἕλλησι om. R 4 σφίσι(ν) L 5 ἐπιχείρησιν B² αὐτοφόρω R S 8 σφισι A B C 10 ἔδοξε R S V 11 οὕτω C 12 καὶ βουλόμενοι om. R S V 13 τε] an γε? πεντηκοντόρους C P S στησάμενοι R S V 14 Βραύρωνι A B R V 16 παλακὰς C S V 17 αἱ γυναῖκες αὗται R S V 18 τοὺς om. A¹: τῶν S 19 συμμίγνυσθαι P R S V 21 αὐτέων R V 22 τε om. S V 23 πολλὸν R S V 24 ἔδοσαν P R S V σφι Stein: σφισι L 26 κουριδίων P R S V

παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο, τί δὴ ἀνδρω-
4 θέντες δῆθεν ποιήσουσι. ἐνθαῦτα ἔδοξέ σφι κτείνειν
τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν. ποιεῦσι δὴ
ταῦτα, προσαπολλύουσι δέ σφεων καὶ τὰς μητέρας. ἀπὸ
τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων, τὸ ἐργάσαντο
αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτεί-
νασαι, νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα
139 Λήμνια καλέεσθαι. ἀποκτείνασι δὲ τοῖσι Πελασγοῖσι τοὺς
σφετέρους παῖδάς τε καὶ γυναῖκας οὔτε γῆ καρπὸν ἔφερε
οὔτε γυναῖκές τε καὶ ποῖμναι ὁμοίως ἔτικτον καὶ πρὸ τοῦ.
πιεζόμενοι δὲ λιμῷ καὶ ἀπαιδίῃ ἐς Δελφοὺς ἔπεμπον λύσιν
2 τινὰ αἰτησόμενοι τῶν παρεόντων κακῶν. ἡ δὲ Πυθίη σφέας
ἐκέλευε Ἀθηναίοισι δίκας διδόναι ταύτας τὰς ἂν αὐτοὶ
Ἀθηναῖοι δικάσωσι. ἦλθόν τε δὴ ἐς τὰς Ἀθήνας οἱ Πελα-
σγοὶ καὶ δίκας ἐπαγγέλλοντο βουλόμενοι διδόναι παντὸς τοῦ
3 ἀδικήματος. Ἀθηναῖοι δὲ ἐν τῷ πρυτανηίῳ κλίνην στρώ-
σαντες ὡς εἶχον κάλλιστα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν
πάντων παραθέντες ἐκέλευον τοὺς Πελασγοὺς τὴν χώρην
4 σφίσι παραδιδόναι οὕτως ἔχουσαν. οἱ δὲ Πελασγοὶ ὑπολα-
βόντες εἶπαν· Ἐπεὰν βορέῃ ἀνέμῳ αὐτημερὸν ἐξανύσῃ νηῦς
ἐκ τῆς ὑμετέρης ἐς τὴν ἡμετέρην, τότε παραδώσομεν, ἐπι-
στάμενοι τοῦτο εἶναι ἀδύνατον γενέσθαι· ἡ γὰρ Ἀττικὴ πρὸς
140 νότον κεῖται πολλὸν τῆς Λήμνου. τότε μὲν τοσαῦτα· ἔτεσι
δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐν
Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος
ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος

3 ποιέουσι A B C δὴ P: τε A B C: δὲ S (post ταῦτα) R V 4 σφι R S V: om. P 5 τὸ] ὃ A B C ἠργάσαντο A B: εἰργ. C 7 γὰρ ἀνὰ R V 11 τε καὶ Aldus 13 ἃς A B C E 14 δὴ om. C 15 ἐπηγγ. A B C E βουλόμενοι om. C τοῦ om. E 16 στορέσαντες R S V 18 παντοίων Suid. s. v. ἐπιπλέα 20 εἶπον E R S V νηῦς ἐξανύσῃ P R S V 21 τοῦτο εἶπαν ἐπιστάμενοι τοῦτο P R S V 22 γενέσθαι om. E 23 κέεται L νήσου C τοιαῦτα A B C 24 ἐν E R S V: ἐπ' A B C P 26 ἐτησίων E καθ. C καταλύσας R V[1]: καταστήσας S V[c] Ἐλεοῦντος B P R S V

τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς
νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας τὸ χρηστή-
ριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι.
Ἡφαιστιέες μέν νυν ἐπίθοντο, Μυριναῖοι δὲ οὐ συγγινω- 2
σκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς
ὃ καὶ οὗτοι παρέστησαν. οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθη-
ναῖοί τε καὶ Μιλτιάδης.

3 οἱ om. RSV 4 ἐπίθοντο R: ἐπύθ. SV: ἐπείθ. ABCP Μυρριν. E: Μυρινν. R 6 αὐτοὶ PRSV τὴν om. PRSV 7 τε om. P[1] RSV Μιλτιάδης. ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης RV(S)

ΙΣΤΟΡΙΩΝ Η

Ἐπεὶ δὲ ἡ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης τῆς ἐν Μαρα- 1
θῶνι γενομένης παρὰ βασιλέα Δαρεῖον τὸν Ὑστάσπεος καὶ
πρὶν μεγάλως κεχαραγμένον τοῖσι Ἀθηναίοισι διὰ τὴν ἐς
Σάρδις ἐσβολήν, καὶ δὴ καὶ τότε πολλῷ τε δεινότερα ἐποίεε
καὶ μᾶλλον ὅρμητο στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα. καὶ 2
αὐτίκα μὲν ἐπηγγέλλετο πέμπων ἀγγέλους κατὰ πόλις ἑτοι-
μάζειν στρατιήν, πολλῷ πλέω ἐπιτάσσων ἑκάστοισι ἢ πρό-
τερον παρεῖχον, καὶ νέας τε καὶ ἵππους καὶ σῖτον καὶ πλοῖα.
τούτων δὲ περιαγγελλομένων ἡ Ἀσίη ἐδονέετο ἐπὶ τρία
ἔτεα, καταλεγομένων τε τῶν ἀρίστων ὡς ἐπὶ τὴν Ἑλλάδα
στρατευσομένων καὶ παρασκευαζομένων. τετάρτῳ δὲ ἔτεϊ 3
Αἰγύπτιοι ⟨οἳ⟩ ὑπὸ Καμβύσεω δουλωθέντες ἀπέστησαν ἀπὸ
Περσέων. ἐνθαῦτα δὴ καὶ μᾶλλον ὅρμητο καὶ ἐπ᾽ ἀμφοτέ-
ρους στρατεύεσθαι. στελλομένου δὲ Δαρείου ἐπ᾽ Αἴγυπτον 2
καὶ Ἀθήνας τῶν παίδων αὐτοῦ στάσις ἐγένετο μεγάλη περὶ
τῆς ἡγεμονίης, ὡς δεῖ μιν ἀποδέξαντα βασιλέα κατὰ τὸν
Περσέων νόμον οὕτω στρατεύεσθαι. ἦσαν γὰρ Δαρείῳ καὶ 2
πρότερον ἢ βασιλεῦσαι γεγονότες τρεῖς παῖδες ἐκ τῆς προ-
τέρης γυναικός, Γωβρύεω θυγατρός, καὶ βασιλεύσαντι ἐξ
Ἀτόσσης τῆς Κύρου ἕτεροι τέσσερες. τῶν μὲν δὴ προτέρων
ἐπρέσβευε Ἀρτοβαζάνης, τῶν δὲ ἐπιγενομένων Ξέρξης.
ἐόντες δὲ μητρὸς οὐ τῆς αὐτῆς ἐστασίαζον, ὁ μὲν [γὰρ] 3
Ἀρτοβαζάνης κατ᾽ ὅ τι πρεσβύτατός τε εἴη παντὸς τοῦ

1 ἐπεὶ δὲ ἡ] ἐπειδὴ C R : ἐπεὶ δὲ rell. 3 ἐν R V[1] 5 ὥρμητο L 6 πόλεις C R S V 7 πλείω(ι) A B C ἑτοιμάζων C[t] 8 παρέχειν A B C P τε om. C σῖτον καὶ ἵππους (καὶ πλοῖα om.) A B C 9 τουτέων A B C 10 δὲ P R S V ὡς om. R S V 11 στρατευομένων A B C P δὲ om. P R S V 12 οἱ addidi 13 ὥρμητο C P R S V alt. καὶ A B soli 15 ἐγίνετο R V 16 ὡς om. R ἔδει R S V 19 Γοβρύεω A B C P 21 et 23 Ἀρταβ. R S V 22 ἐστασίασαν A B C γὰρ om. P R S V B[c] 23 καθότι πρεσβύτατος ἦν R S V

γόνου καὶ ὅτι νομιζόμενον εἴη πρὸς πάντων ἀνθρώπων τὸν
πρεσβύτατον τὴν ἀρχὴν ἔχειν, Ξέρξης δὲ ὡς Ἀτόσσης τε
παῖς εἴη τῆς Κύρου θυγατρὸς καὶ ὅτι Κῦρος εἴη ὁ κτησά-
3 μενος τοῖσι Πέρσῃσι τὴν ἐλευθερίην. Δαρείου δὲ οὐκ
ἀποδεικνυμένου κω γνώμην ἐτύγχανε κατὰ τὠυτὸ τούτοισι
καὶ Δημάρητος ὁ Ἀρίστωνος ἀναβεβηκὼς ἐς Σοῦσα,
ἐστερημένος τε τῆς ἐν Σπάρτῃ βασιληίης καὶ φυγὴν ἐπι-
2 βαλὼν ἑωυτῷ ἐκ Λακεδαίμονος. οὗτος ὡνὴρ πυθόμενος
τῶν Δαρείου παίδων τὴν διαφορήν, ἐλθών, ὡς ἡ φάτις μιν
ἔχει, Ξέρξῃ συνεβούλευε λέγειν πρὸς τοῖσι ἔλεγε ἔπεσι, ὡς
αὐτὸς μὲν γένοιτο Δαρείῳ ἤδη βασιλεύοντι καὶ ἔχοντι τὸ
Περσέων κράτος, Ἀρτοβαζάνης δὲ ἔτι ἰδιώτῃ ἐόντι Δαρείῳ·
3 οὐκ ὦν οὔτε οἰκὸς εἴη οὔτε δίκαιον ἄλλον τινὰ τὸ γέρας
ἔχειν πρὸ ἑωυτοῦ, ἐπεί γε καὶ ἐν Σπάρτῃ, ἔφη ὁ Δημάρητος
ὑποτιθέμενος, οὕτω νομίζεσθαι, ἢν οἱ μὲν προγεγονότες ἔωσι
πρὶν ἢ τὸν πατέρα σφέων βασιλεῦσαι, ὁ δὲ βασιλεύοντι
ὀψίγονος ἐπιγένηται, τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆς
4 βασιληίης γίνεσθαι. χρησαμένου δὲ Ξέρξεω τῇ Δημαρήτου
ὑποθήκῃ γνοὺς ὁ Δαρεῖος ὡς λέγοι δίκαια βασιλέα μιν
ἀπέδεξε. δοκέειν δέ μοι, καὶ ἄνευ ταύτης τῆς ὑποθήκης
ἐβασίλευσε ἂν Ξέρξης· ἡ γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος.
4 ἀποδέξας δὲ βασιλέα Πέρσῃσι Ξέρξεα Δαρεῖος ὁρμᾶτο στρα-
τεύεσθαι. ἀλλὰ γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόστασιν
τῷ ὑστέρῳ ἔτεϊ παρασκευαζόμενον συνήνεικε αὐτὸν Δαρεῖον,
βασιλεύσαντα τὰ πάντα ἓξ τε καὶ τριήκοντα ἔτεα, ἀποθανεῖν,
οὐδέ οἱ ἐξεγένετο οὔτε τοὺς ἀπεστεῶτας Αἰγυπτίους οὔτε
Ἀθηναίους τιμωρήσασθαι. ἀποθανόντος δὲ Δαρείου ἡ
5 βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην. ὁ
τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν

7 ἐπιβάλλων A B C 8 ἀνὴρ S V 10 συνεβούλευσε R S V 11 τῶ C 12 Ἀρταβ. A B¹ R S V ἐπὶ R S V 17 ἐπιγινομένου A B C 18 γενέσθαι R S V 19 λέγει S V (non R) 20 δοκέει C P 21 βασιλεῦσαι A B C P: an βασιλεύσαι? 22 Δαρεῖος Ξέρξεα P ὡρμᾶτο C P R S V 25 ἔτεα ante ἓξ P R S V 28 ἀνεχώρεεν R S V

κατ' ἀρχὰς στρατεύεσθαι, ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς
ἄγερσιν. παρεὼν δὲ καὶ δυνάμενος παρ' αὐτῷ μέγιστον
Περσέων Μαρδόνιος ὁ Γωβρύεω, ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιός,
Δαρείου δὲ ἀδελφεῆς παῖς, τοιούτου λόγου εἴχετο, λέγων·
Δέσποτα, οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ 2
δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκας τῶν ἐποίησαν. ἀλλ'
εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις τά περ ἐν χερσὶ ἔχεις·
ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ
τὰς Ἀθήνας, ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθὸς
καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι.
οὗτος μέν οἱ [ὁ] λόγος ἦν τιμωρός, τούτου δὲ τοῦ λόγου 3
παρενθήκην ποιεέσκετο τήνδε, ὡς ἡ Εὐρώπη περικαλλὴς
[εἴη] χώρη καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα ἀρετήν τε
ἄκρη, βασιλέϊ τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι. ταῦτα δὲ 6
ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς
τῆς Ἑλλάδος ὕπαρχος εἶναι. χρόνῳ δὲ κατεργάσατό τε καὶ
ἀνέπεισε Ξ'ρξην ὥστε ποιέειν ταῦτα· συνέλαβε γὰρ καὶ
ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην. τοῦτο 2
μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι
ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι
ἐπὶ τὴν Ἑλλάδα (οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης
βασιλέες), τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς
Σοῦσα, τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι,
καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ. ἔχοντες 3
⟨δ'⟩ Ὀνομάκριτον, ἄνδρα Ἀθηναῖον χρησμολόγον τε καὶ δια-
θέτην χρησμῶν τῶν Μουσαίου, ἀνεβεβήκεσαν, τὴν ἔχθρην
προκαταλυσάμενοι· ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πει-

2 ἄγερσιν P: ἔγερσιν rell. 3 Γοβρ. A B C P Ξέρξου R V: Ξέρξεω S 6 ἤδη R S V δίκην A B C P ἀλλ' εἰ] ἀλλὰ P R S V 7 τά περ] ταῦτα S V 11 ὁ om. S V τούτου] τοῦδε A B C 12 ποιέσκετο A B C: ἐποιέετο P R S V 13 εἴη om. P R S V 14 δὲ om. A B C 17 Ξέρξην (-εα P R S V) post ταῦτα A B C 18 ἐς] πρὸς P R S V Ξέρξεα P R S V 19 τῆς om. R S V 23 οἱ om. P R S V 24 ἔτι] ὅτι A B C 25 δ' addidi 26 ἀναβεβ. L γὰρ τὴν C P 27 προκαταλυσόμενοι A B C (πρὸς κ.) ἐξηλάθη L τοῦ om. C Πεισιστρατίδεω Ὀνομάκριτος A B C

σιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων, ἐπ' αὐτοφώρῳ ἁλοὺς
ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρη-
σμὸν ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ
4 τῆς θαλάσσης. διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος, πρότερον
χρεώμενος τὰ μάλιστα. τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο
ἐς ὄψιν τὴν βασιλέος, λεγόντων τῶν Πεισιστρατιδέων περὶ
αὐτοῦ σεμνοὺς λόγους κατέλεγε τῶν χρησμῶν· εἰ μέν τι
ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ, τῶν μὲν ἔλεγε οὐδέν, ὁ
δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε, τόν τε Ἑλλήσποντον
ὡς ζευχθῆναι χρεὸν εἴη ὑπ' ἀνδρὸς Πέρσεω, τήν τε ἔλασιν
5 ἐξηγεόμενος. οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο, καὶ
οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύ-
7 μενοι. ὡς δὲ ἀνεγνώσθη Ξέρξης στρατεύεσθαι ἐπὶ τὴν
Ἑλλάδα, ἐνθαῦτα δευτέρῳ μὲν ἔτεϊ μετὰ τὸν θάνατον τὸν
Δαρείου πρῶτα στρατιὴν ποιέεται ἐπὶ τοὺς ἀπεστεῶτας.
τούτους μέν νυν καταστρεψάμενος καὶ Αἴγυπτον πᾶσαν
πολλὸν δουλοτέρην ποιήσας ἢ ἐπὶ Δαρείου ἦν, ἐπιτρέπει
Ἀχαιμένεϊ, ἀδελφεῷ μὲν ἑωυτοῦ, Δαρείου δὲ παιδί. Ἀχαι-
μένεα μέν νυν ἐπιτροπεύοντα Αἰγύπτου χρόνῳ μετέπειτα
8 ἐφόνευσε Ἰνάρως ὁ Ψαμμητίχου ἀνὴρ Λίβυς. Ξέρξης δὲ
μετὰ Αἰγύπτου ἅλωσιν ὡς ἔμελλε ἐς χεῖρας ἄξεσθαι τὸ
στράτευμα τὸ ἐπὶ τὰς Ἀθήνας, σύλλογον ἐπίκλητον Περ-
σέων τῶν ἀρίστων ἐποιέετο, ἵνα γνώμας τε πύθηταί σφεων
καὶ αὐτὸς ἐν πᾶσι εἴπῃ τὰ θέλει. ὡς δὲ συνελέχθησαν,
α ἔλεγε Ξέρξης τάδε· Ἄνδρες Πέρσαι, οὔτ' αὐτὸς κατηγή-
σομαι νόμον τόνδε ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ
χρήσομαι. ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων,
οὐδαμά κω ἠτρεμίσαμεν, ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην

1 Ἀθηναίων C P^1 R V [S] 3 Λήμνῳ Krueger: Λήμνου L ἀφανιοίατο Krueger 4 μὲν A B C 5 κατὰ μάλιστα C 7 μέντοι B R [V] 10 χρεὼν R V 11 προεφέρετο A B C 12 καὶ οἱ Ἀλευάδαι om. A B C 14 μιν R S V alt. τὸν om. P R S V 16 πᾶσαν om. P R S V 19 μέν νυν om. R S V 22 τὸ om. A B C 23 τε om. R V 25 ἔλεξε A B C S 28 ἠτρεμίσαμεν A B: ἠτρεμήσαμεν rell.

τήνδε παρὰ Μήδων, Κύρου κατελόντος Ἀστυάγεα· ἀλλὰ
θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέ-
ρεται ἐπὶ τὸ ἄμεινον. τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης
πατήρ τε ⟨ὁ⟩ ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο
ἔθνεα, ἐπισταμένοισι εὖ οὐκ ἂν τις λέγοι. ἐγὼ δὲ ἐπείτε 2
παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον ὅκως μὴ λείψομαι
τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσ-
κτήσομαι δύναμιν Πέρσῃσι· φροντίζων δὲ εὑρίσκω ἅμα μὲν
κῦδος ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ
ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην δέ, ἅμα δὲ
τιμωρίην τε καὶ τίσιν γινομένην. διὸ ὑμέας νῦν ἐγὼ συνέ-
λεξα, ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν. μέλλω ζεύξας β
τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν
Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι ὅσα δὴ πεποιήκασι
Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. ὡρᾶτε μέν νυν καὶ Δα- 2
ρεῖον ἰθύοντα στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους. ἀλλ'
ὁ μὲν τετελεύτηκε καὶ οὐκ ἐξεγένετό οἱ τιμωρήσασθαι· ἐγὼ
δὲ ὑπέρ τε ἐκείνου καὶ τῶν ἄλλων Περσέων οὐ πρότερον
παύσομαι πρὶν ἢ ἕλω τε καὶ πυρώσω τὰς Ἀθήνας, οἵ γε
ἐμὲ καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιεῦντες. πρῶτα 3
μὲν ἐς Σάρδις ἐλθόντες ἅμα Ἀρισταγόρῃ τῷ Μιλησίῳ, δούλῳ
δὲ ἡμετέρῳ, [ἀπικόμενοι] ἐνέπρησαν τά τε ἄλσεα καὶ τὰ ἱρά·
δεύτερα δὲ ἡμέας οἷα ἔρξαν ἐς τὴν σφετέρην ἀποβάντας, ὅτε
Δᾶτίς τε καὶ Ἀρταφρένης ἐστρατήγεον, [τὰ] ἐπίστασθέ κου
πάντες. τούτων μέντοι εἵνεκα ἀνάρτημαι ἐπ' αὐτοὺς στρα- γ

1 Ἀστυάγην L (-ειν B) 2 οὗτος R S V ἐφέπουσι A B R S V: ἐπιοῦσι Dion. Hal. de vi dic. Demosth. 41 4 ὁ Dion. 5 εὖ om. Dion. 6 τοῦτον R S V Dion. : τοῦτο rell. λείψομαι P : -ωμαι rell. 7 προσκτήσομαι P : -ωμαι rell. 9 ἡμῖν R S V Dion. : ἡμῖν τε rell. χώρης A B C 10 δέ C : τε rell. ἅμα τε C 11 καὶ τιμωρίην τίσι R S V τε om. Dion. νῦν om. P R S V 14 πεποιήκεσαν C 15 ὁρᾶτε C Dion. Δαρεῖον R S V Dion. : πατέρα τὸν ἐμὸν Δαρ. rell. 17 οἱ S : αὐτῷ rell. Dion. 19 πρὶν ἂν ἢ R S V 20 ὑπῆρξαν post ἐμὲ (ἐμέ τε Dion.) R S V 22 ἀπικόμενοι om. Dion. 24 Ἀρταφέρνης A B τὰ om. Dion. 25 μὲν δὴ Bekker αὐτέους A B

τεύεσθαι, ἀγαθὰ δὲ ἐν αὐτοῖσι τοσάδε ἀνευρίσκω λογιζό-
μενος· εἰ τούτους τε καὶ τοὺς τούτοισι πλησιοχώρους κατα-
στρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώρην, γῆν
2 τὴν Περσίδα ἀποδέξομεν τῷ Διὸς αἰθέρι ὁμουρέουσαν. οὐ
γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιος ὁμουρέουσαν
τῇ ἡμετέρῃ, ἀλλά σφεας πάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώρην
3 θήσω, διὰ πάσης διεξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι
γὰρ ὧδε ἔχειν, οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνος
οὐδὲν ἀνθρώπων ὑπολείπεσθαι, τὸ ἡμῖν οἷόν τε ἔσται ἐλθεῖν
ἐς μάχην, τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων. οὕτω
δ οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. ὑμεῖς
δ᾽ ἄν μοι τάδε ποιέοντες χαρίζοισθε. ἐπεὰν ὑμῖν σημήνω
τὸν χρόνον ἐς τὸν ἥκειν δεῖ, προθύμως πάντα τινὰ ὑμέων
χρήσει παρεῖναι· ὃς ἂν δὲ ἔχων ἥκῃ παρεσκευασμένον
στρατὸν κάλλιστα, δώσω οἱ δῶρα τὰ τιμιώτατα νομίζεται
2 εἶναι ἐν ἡμετέρου. ποιητέα μέν νυν ταῦτά ἐστι οὕτω· ἵνα
δὲ μὴ ἰδιοβουλέειν ὑμῖν δοκέω, τίθημι τὸ πρῆγμα ἐς μέσον,
γνώμην κελεύων ὑμέων τὸν βουλόμενον ἀποφαίνεσθαι.
9 ταῦτα εἴπας ἐπαύετο. μετ᾽ αὐτὸν δὲ Μαρδόνιος ἔλεγε· Ὦ
δέσποτα, οὐ μοῦνον εἶς τῶν γενομένων Περσέων ἄριστος,
ἀλλὰ καὶ τῶν ἐσομένων, ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα
καὶ ἀληθέστατα καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημέ-
2 νους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν ἐόντας ἀναξίους. καὶ γὰρ
δεινὸν ἂν εἴη πρῆγμα, εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίο-
πάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα
ἀδικήσαντα Πέρσας οὐδέν, ἀλλὰ δύναμιν προσκτᾶσθαι βου-
λόμενοι, καταστρεψάμενοι δούλους ἔχομεν, Ἕλληνας δὲ

3 ⟨τὴν⟩ χώρην Krueger 4 ὁμορέουσαν R S V: ὅμορον οὖσαν Dion. οὐδὲ γὰρ ἄλλην χώρην A B C 5 ὁ ἥλιος Dion. ὅμουρον ἐοῦσαν P R S V: ὅμορον οὖσαν Dion. 9 ὑπολίπεσθαι R S V ἡμῖν ὃ Dion. 13 εἰς ὃν ὑμῖν ἥκειν Dion. 14 ἥκει R V: ἥκοι S παρασκευασάμενον R V S (-os): κατεσκευασμένον Dion. 15 οἱ δώσω R S V 16 εἶναι om. Dion. 17 ἰδιοβουλεύειν A B C P Dion. 18 κελεύω R 20 μόνον L 21 ἐπίκεο λέγων R S V 23 ἡμέων R: ὑμέων S V 26 προσκτήσασθαι R S V

ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα. τί δείσαντες; κοίην α
πλήθεος συστροφήν; κοίην δὲ χρημάτων δύναμιν; τῶν
ἐπιστάμεθα μὲν τὴν μάχην, ἐπιστάμεθα δὲ τὴν δύναμιν
ἐοῦσαν ἀσθενέα· ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι,
τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες
καὶ Δωριέες καλέονται. ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύ- 2
νων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευ-
σθείς, καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον
ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη
ἐς μάχην. καίτοι [γε] ἐώθασι Ἕλληνες, ὡς πυνθάνομαι, β
ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ
σκαιότητος. ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι,
ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον, ἐς τοῦτο
κατιόντες μάχονται, ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες
ἀπαλλάσσονται· περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν,
ἐξώλεες γὰρ δὴ γίνονται. τοὺς χρῆν, ἐόντας ὁμογλώσ- 2
σους, κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμ-
βάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον ἢ μάχῃσι· εἰ δὲ
πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους, ἐξευρίσκειν χρῆν
τῇ ἑκάτεροί εἰσι δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν.
τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι ἐμέο
ἐλάσαντος μέχρι Μακεδονίης [γῆς] οὐκ ἦλθον ἐς τούτου
λόγον ὥστε μάχεσθαι. σοὶ δὲ δὴ μέλλει τίς, ὦ βασιλεῦ, γ
ἀντιώσεσθαι πόλεμον προφέρων, ἄγοντι καὶ πλῆθος τὸ ἐκ
τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας; ὡς μὲν ἐγὼ δοκέω, οὐκ
ἐς τοῦτο θάρσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα· εἰ δὲ ἄρα
ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαρθέντες ἀβουλίῃ

1 ἀδικίης] ἀληθῆς R: -θεῖς SV 3 μὲν om. SV 7 κελευθείς R 9 ἀντιώθη ABC 10 γε om. ABC εἰώθασι AB 11 πολέμου RV 12 γὰρ om. SV προσείπωσιν RSV (προσίπ.) 13 λεότατον ABC 15 ἑσσωμένων PR: ἐσομένων CSV 16 τούτους RSV 17 διαχρεωμένοισι RSV 19 πολεμεῖν ABCRV χρὴ CRSV 20 ἑκάτεροί εἰσι] ἑκατέροισι RV: ἑκάτεροι S δυσχειρώτατοι A[1] P[1]: -ρότατοι CRSV 22 γῆς om. RSV 23 τις AB 24 ἀντιώσασθαι RSV προσφέρων S 26 θράσεος ABCP 27 ἐγὼ PRSV παρεπαρθέντες RSV

ἔλθοιεν ἡμῖν ἐς μάχην, μάθοιεν ἂν ὥς εἶμεν ἀνθρώπων
ἄριστοι τὰ πολέμια. ἔστω δ' ὦν μηδὲν ἀπείρητον· αὐτό-
ματον γὰρ οὐδέν, ἀλλ' ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει
γίνεσθαι.

10 Μαρδόνιος μὲν τοσαῦτα ἐπιλεήνας τὴν Ξέρξεω γνώμην
ἐπέπαυτο· σιωπώντων δὲ τῶν ἄλλων Περσέων καὶ οὐ
τολμώντων γνώμην ἀποδείκνυσθαι ἀντίην τῇ προκειμένῃ,
Ἀρτάβανος ὁ Ὑστάσπεος, πάτρως ἐὼν Ξέρξῃ, τῷ δὴ καὶ
α πίσυνος ἐὼν ἔλεγε τάδε· Ὦ βασιλεῦ, μὴ λεχθεισέων μὲν
γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον
ἑλέσθαι, ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι, λεχθεισέων δὲ ἔστι,
ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπ' ἑωυτοῦ οὐ
διαγινώσκομεν, ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ, δια-
2 γινώσκομεν τὸν ἀμείνω. ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ, ἀδελφεῷ
δὲ ἐμῷ, Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας,
ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας· ὁ δὲ ἐλπίζων Σκύθας
τοὺς νομάδας καταστρέψεσθαι ἐμοί τε οὐκ ἐπείθετο, στρατευ-
σάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν
3 ἀπῆλθε. σὺ δέ, ὦ βασιλεῦ, μέλλεις ἐπ' ἄνδρας στρατεύε-
σθαι πολλὸν ἔτι ἀμείνονας ἢ Σκύθας, οἳ κατὰ θάλασσάν τε
ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι. τὸ δὲ αὐτοῖσι ἔνεστι
β δεινόν, ἐμέ σοι δίκαιόν ἐστι φράζειν. ζεύξας φῂς τὸν
Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν
Ἑλλάδα. καὶ δὴ καὶ συνήνεικε ἤτοι κατὰ γῆν ἢ [καὶ] κατὰ
θάλασσαν ἑσσωθῆναι, ἢ καὶ κατ' ἀμφότερα· οἱ γὰρ ἄνδρες
λέγονται εἶναι ἄλκιμοι, πάρεστι δὲ καὶ σταθμώσασθαι, εἰ
στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφρένεϊ ἐλθοῦσαν
2 ἐς τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν. οὐκ

2 πολεμήϊα R S V 6 ἐπαύετο R S V 9 πίσσυνος R S V μὲν om. E 10 ἀλλήλοισιν C[1] E R S V 11 ἔχεσθαι Madvig δὴ B[1] R χρῆσθαι A B C E P 13 ἐπεὰν . . . διαγινώσκομεν om. R V S (hic post ἀμείνω addit ἐπεὰν δὲ συγκρίνηται, τότε ῥᾷστα γινώσκομεν) 17 τοὺς om. C καταστρέψασθαι A C[1] : κατεστρέψεσθαι R V 18 τε] δὲ R S V 20 ἔτι om. A B C P 24 δὴ καὶ] δὴ Aldus καὶ om. C 28 Ἀθηναίων C : om. S V

ὧν ἀμφοτέρῃ σφι ἐχώρησε· ἀλλ' ἢν τῇσι νηυσὶ ἐμβάλωσι
καὶ νικήσαντες ναυμαχίῃ πλέωσι ἐς τὸν Ἑλλήσποντον καὶ
ἔπειτα λύσωσι τὴν γέφυραν, τοῦτο δή, βασιλεῦ, γίνεται
δεινόν. ἐγὼ δὲ οὐδεμιῇ σοφίῃ οἰκηίῃ αὐτὸς ταῦτα συμβάλ- γ
λομαι, ἀλλ' οἷόν κοτε ἡμέας ὀλίγου ἐδέησε καταλαβεῖν
πάθος, ὅτε πατὴρ ⟨ὁ⟩ σὸς ζεύξας Βόσπορον τὸν Θρηίκιον,
γεφυρώσας δὲ ποταμὸν Ἴστρον διέβη ἐπὶ Σκύθας. τότε
παντοῖοι ἐγένοντο Σκύθαι δεόμενοι Ἰώνων λῦσαι τὸν πόρον,
τοῖσι ἐπετέτραπτο ἡ φυλακὴ τῶν γεφυρέων τοῦ Ἴστρου.
καὶ τότε γε Ἱστιαῖος ὁ Μιλήτου τύραννος εἰ ἐπέσπετο τῶν 2
ἄλλων τυράννων τῇ γνώμῃ μηδὲ ἠντιώθη, διέργαστο ἂν τὰ
Περσέων πρήγματα. καίτοι καὶ λόγῳ ἀκοῦσαι δεινόν, ἐπ'
ἀνδρί γε ἑνὶ πάντα τὰ βασιλέος πρήγματα γεγενῆσθαι. σὺ δ
ὧν μὴ βούλευ ἐς κίνδυνον μηδένα τοιοῦτον ἀπικέσθαι
μηδεμιῆς ἀνάγκης ἐούσης, ἀλλὰ ἐμοὶ πείθευ· νῦν μὲν τὸν
σύλλογον τόνδε διάλυσον· αὖτις δέ, ὅταν τοι δοκῇ, προ-
σκεψάμενος ἐπὶ σεωυτοῦ προαγόρευε τά τοι δοκέει εἶναι
ἄριστα. τὸ γὰρ εὖ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω 2
ἐόν· εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει, βεβούλευται μὲν
οὐδὲν ἧσσον εὖ, ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα·
ὁ δὲ βουλευσάμενος αἰσχρῶς, εἴ οἱ ἡ τύχη ἐπίσποιτο, εὕρημα
εὕρηκε, ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται. ὁρᾷς τὰ ε
ὑπερέχοντα ζῷα ὡς κεραυνοῖ ὁ θεὸς οὐδὲ ἐᾷ φαντάζεσθαι, τὰ
δὲ σμικρὰ οὐδέν μιν κνίζει· ὁρᾷς δὲ ὡς ἐς οἰκήματα τὰ
μέγιστα αἰεὶ καὶ δένδρεα τὰ τοιαῦτα ἀποσκήπτει τὰ βέλεα.
φιλέει γὰρ ὁ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν. οὕτω
δὲ καὶ στρατὸς πολλὸς ὑπὸ ὀλίγου διαφθείρεται κατὰ τοιόνδε·

1 ἀμφοτέρησιν ἐχώρησεν (-αν S) P[1] (?) R S V 4 οἰκηίῃ om. S V 6 ὁ add. Bekker τὸν om. C 8 ἐγίνοντο R S V 9 ἐπιτέτραπτο A B C 10 γε om. R S V εἰ ante Ἱστιαῖος A B C ἐπέπετο C 11 ἠναντιώθη A B C διείργαστο R S V 13 γενέσθαι P R S V 14 βούλευ P: βούλευε R S V: βουλεύεο A B C τοιούτων R 15 πείθεο P R S V 16 τῶνδε R S V δέ] τε C P R S V δοκέῃ B[1] P R S V 17 προσαγόρευε R 19 σόν R S V 21 ἡ om. R S V 24 οὐδέ S V κνίζειν R S V 25 alt. τὰ om. P R S V Stob. flor. 22, 46 27 δὴ P τὸ τοιόνδε R S V

ἐπεάν σφι ὁ θεὸς φθονήσας φόβον ἐμβάλῃ ἢ βροντήν, δι᾽
ὧν ἐφθάρησαν ἀναξίως ἑωυτῶν. οὐ γὰρ ἐᾷ φρονέειν μέγα
ζ ὁ θεὸς ἄλλον ἢ ἑωυτόν. ἐπειχθῆναι μέν νυν πᾶν πρῆγμα
τίκτει σφάλματα, ἐκ τῶν ζημίαι μεγάλαι φιλέουσι γίνεσθαι·
ἐν δὲ τῷ ἐπισχεῖν ἔνεστι ἀγαθά, εἰ μὴ παραυτίκα δοκέοντα
η εἶναι, ἀλλ᾽ ἀνὰ χρόνον ἐξεύροι τις ἄν. σοὶ μὲν δὴ ταῦτα,
ὦ βασιλεῦ, συμβουλεύω· σὺ δέ, ὦ παῖ Γωβρύεω [Μαρδόνιε],
παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων
ἀξίων φλαύρως ἀκούειν. Ἕλληνας γὰρ διαβάλλων ἐπαίρεις
αὐτὸν βασιλέα στρατεύεσθαι· αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις
μοι πᾶσαν προθυμίην ἐκτείνειν. μή νυν οὕτω γένηται.
2 διαβολὴ γάρ ἐστι δεινότατον, ἐν τῇ δύο μέν εἰσι οἱ ἀδικέοντες,
εἷς δὲ ὁ ἀδικεόμενος. ὁ μὲν γὰρ διαβάλλων ἀδικέει οὐ
παρεόντος κατηγορέων, ὁ δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἢ
ἀτρεκέως ἐκμάθῃ· ὁ δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι
ἀδικέεται, διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου καὶ νομισθεὶς πρὸς
θ τοῦ ἑτέρου κακὸς εἶναι. ἀλλ᾽ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς
ἄνδρας τούτους στρατεύεσθαι, φέρε, βασιλεὺς μὲν αὐτὸς ἐν
ἤθεσι τοῖσι Περσέων μενέτω, ἡμέων δὲ ἀμφοτέρων παραβαλ-
λομένων τὰ τέκνα στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε
ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ
2 βούλεαι. καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέϊ τὰ
πρήγματα, κτεινέσθων οἱ ἐμοὶ παῖδες, πρὸς δὲ αὐτοῖσι καὶ
ἐγώ· ἢν δὲ τῇ ἐγὼ προλέγω, οἱ σοὶ ταῦτα πασχόντων, σὺν
3 δέ σφι καὶ σύ, ἢν ἀπονοστήσῃς. εἰ δὲ ταῦτα μὲν ὑπο-
δύνειν οὐκ ἐθελήσεις, σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ
τὴν Ἑλλάδα, ἀκούσεσθαί τινά φημι τῶν αὐτοῦ τῇδε ὑπολει-

2 ἐσφάλησαν PRSV 3 ἐπειχθὲν Siesbye 6 εὕροι PRSV τι τις SV 7 Γωβρ. ABCP Μαρδόνιε del. Naber 11 ἐκτίνειν ABC 13 ἀδικεῖ PRSV 14 παρεόντι ABC: παρεόντα S[V] ἀδικεῖ RSV 17 δεῖ δή γε CP: δή γε δεῖ RSV πάντας C 18 στρατεύσασθαι RSV 20 στρατηλατέεται C τε om. C 22 ἀναβαίνει C[1] SV: -νειν R: ἀποβαίνῃ Cobet 23 αὐτοῖσι] σφι P 24 ἐγὼ om. SV 26 ἂν ἕξεις RS(-ῃς)V 27 ἀκούσασθαί RSV

πομένων Μαρδόνιον, μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας,
ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον ἤ κου ἐν γῇ τῇ
Ἀθηναίων ἤ σέ γε ἐν τῇ Λακεδαιμονίων, εἰ μὴ ἄρα καὶ
πρότερον κατ' ὁδόν, γνόντα ἐπ' οἵους ἄνδρας ἀναγινώσκεις
στρατεύεσθαι βασιλέα.

Ἀρτάβανος μὲν ταῦτα ἔλεξε, Ξέρξης δὲ θυμωθεὶς ἀμεί- 11
βεται τοισίδε· Ἀρτάβανε, πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός·
τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων.
καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι ἐόντι κακῷ τε καὶ
ἀθύμῳ, μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ
τε μένειν ἅμα τῇσι γυναιξί· ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ
εἶπα ἐπιτελέα ποιήσω. μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστά- 2
σπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ
Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς,
μὴ τιμωρησάμενος Ἀθηναίους, εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς
ἡσυχίην ἄξομεν, ἀλλ' οὐκ ἐκεῖνοι, ἀλλὰ καὶ μάλα στρατεύ-
σονται ἐπὶ τὴν ἡμετέρην, εἰ χρὴ σταθμώσασθαι τοῖσι
ὑπαργμένοισι ἐξ ἐκείνων, οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν
ἐς τὴν Ἀσίην. οὐκ ὦν ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς 3
ἔχει, ἀλλὰ ποιέειν ἢ παθεῖν πρόκειται ἀγών, ἵνα ἢ τάδε
πάντα ὑπὸ Ἕλλησι ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται· τὸ
γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί. καλὸν ὦν προπεπονθότας 4
ἡμέας τιμωρέειν ἤδη γίνεται, ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι
τοῦτο μάθω, ἐλάσας ἐπ' ἄνδρας τούτους, τούς γε καὶ Πέλοψ
ὁ Φρύξ, ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος, κατεστρέψατο οὕτω
ὡς καὶ ἐς τόδε αὐτοί τε ὤνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι
τοῦ καταστρεψαμένου καλέονται.

1 ἐξεργασμένον ABC 2 διαφορευόμενον RSV 6 μὲν] δὲ SV 7 τοῖσδε L [C] 9 προτίθημι ABC τε om. ABCP 11 καὶ om. R 13 Ἀράμεος RV : Ἀράμνεω S Ἄρμνεω ABC Τίσπεος RSV 14 τοῦ Τεΐσπεος om. PRSV 18 καὶ om. R 19 οὐδετέροις ἱκανῶς RSV 20 ἔχειν RV παθέειν L 23 ὑμέας RV 24 καὶ om. R 25 ὁ om. RSV ἐὼν ἐμῶν πατέρων PRSV 26 ἄνθρωποι ABC αὐτέων ABC

12 Ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο, μετὰ δὲ εὐφρόνη τε
ἐγίνετο καὶ Ξέρξην ἔκνιζε ἡ Ἀρταβάνου γνώμη· νυκτὶ δὲ
βουλὴν διδοὺς πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρα-
τεύεσθαι ἐπὶ τὴν Ἑλλάδα. δεδογμένων δέ οἱ αὖτις τούτων
κατύπνωσε, καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄψιν τοιήνδε, ὡς
λέγεται ὑπὸ Περσέων· ἐδόκεε ὁ Ξέρξης ἄνδρα οἱ ἐπιστάντα
2 μέγαν τε καὶ εὐειδέα εἰπεῖν· Μετὰ δὴ βουλεύεαι, ὦ Πέρσα,
στράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα, προείπας ἁλίζειν
Πέρσῃσι στρατόν; οὔτε ὦν μεταβουλευόμενος ποιέεις εὖ,
οὔτε ὁ συγγνωσόμενός τοι πάρα· ἀλλ' ὥσπερ τῆς ἡμέρης
ἐβουλεύσαο ποιέειν, ταύτην ἴθι τῶν ὁδῶν. τὸν μὲν ταῦτα
13 εἴπαντα ἐδόκεε ὁ Ξέρξης ἀποπτάσθαι, ἡμέρης δὲ ἐπιλαμ-
ψάσης ὀνείρου μὲν τούτου λόγον οὐδένα ἐποιέετο, ὁ δὲ
Περσέων συναλίσας τοὺς καὶ πρότερον συνέλεξε, ἔλεγέ σφι
2 τάδε· Ἄνδρες Πέρσαι, συγγνώμην μοι ἔχετε ὅτι ἀγχίστροφα
βουλεύομαι· φρενῶν τε γὰρ ἐς τὰ ἐμεωυτοῦ πρῶτα οὔκω
ἀνήκω, καὶ οἱ παρηγορεόμενοι ἐκεῖνα ποιέειν οὐδένα χρόνον
μευ ἀπέχονται. ἀκούσαντι μέντοι μοι τῆς Ἀρταβάνου
γνώμης παραυτίκα μὲν ἡ νεότης ἐπέζεσε, ὥστε ἀεικέστερα
ἀπορρῖψαι ἔπεα ἐς ἄνδρα πρεσβύτερον ἢ χρεόν· νῦν μέντοι
3 συγγνοὺς χρήσομαι τῇ ἐκείνου γνώμῃ. ὡς ὦν μεταδεδογ-
μένον μοι μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, ἥσυχοι ἔστε.
Πέρσαι μὲν ὡς ἤκουσαν ταῦτα, κεχαρηκότες προσεκύνεον·
14 νυκτὸς δὲ γενομένης αὖτις τὠυτὸ ὄνειρον τῷ Ξέρξῃ κατυπνω-
μένῳ ἔλεγε ἐπιστάν· Ὦ παῖ Δαρείου, καὶ δὴ φαίνεαι ἐν
Πέρσῃσί τε ἀπειπάμενος τὴν στρατηλασίην καὶ τὰ ἐμὰ
ἔπεα ἐν οὐδενὶ ποιεύμενος λόγῳ ὡς παρ' οὐδενὸς ἀκούσας;

1 τοσούτω R S V ἐγένετο C τε om. P[1] R S V 2 ἐγένετο P R S V 4 δεδογμένον C R 5 ἴδε A B ὄψιν bis R τοιήνδε om. R S V ὡς λέ om. R 9 Πέρσας A B C στρατιήν C 12 εἰπόντα A B C P 14 τοὺς αὐτοὺς τοὺς καὶ R S V ἔλεξέ A B C 16 οὔπω A B C P 17 παρηγορευόμενοι B: -ρεύμενοι R S V 18 ἀπέρχονται B μὲν δή Bekker 20 χρεών P R S V 21 μεταδεδογμένων A B C P[1]: -μένου S 24–25 ἔλεγε post ὄνειρον P R S V 27 ποιησάμενος A B C P

εὖ νυν τόδ' ἴσθι, ἢν περ μὴ αὐτίκα στρατηλατέῃς, τάδε τοι
ἐξ αὐτῶν ἀνασχήσει· ὡς καὶ μέγας καὶ πολλὸς ἐγένεο ἐν
ὀλίγῳ χρόνῳ, οὕτω καὶ ταπεινὸς ὀπίσω κατὰ τάχος ἔσεαι.
Ξέρξης μὲν περιδεὴς γενόμενος τῇ ὄψι ἀνά τε ἔδραμε ἐκ 15
τῆς κοίτης καὶ πέμπει ἄγγελον [ἐπὶ] Ἀρτάβανον καλέοντα.
ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξης τάδε· Ἀρτάβανε, ἐγὼ τὸ
παραυτίκα μὲν οὐκ ἐσωφρόνεον εἴπας ἐς σὲ μάταια ἔπεα
χρηστῆς εἵνεκα συμβουλῆς· μετὰ μέντοι οὐ πολλὸν χρόνον 2
μετέγνων, ἔγνων δὲ ταῦτά μοι ποιητέα ἐόντα τὰ σὺ
ὑπεθήκαο. οὐκ ὦν δυνατός τοί εἰμι ταῦτα βουλόμενος
ποιέειν· τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτῶν
ὄνειρον φαντάζεταί μοι, οὐδαμῶς συνέπαινον ἐὸν ποιέειν με
ταῦτα· νῦν δὲ καὶ διαπειλῆσαν οἴχεται. εἰ ὦν θεός ἐστι ὁ 3
ἐπιπέμπων καί οἱ πάντως ἐν ἡδονῇ ἐστι γενέσθαι στρατη-
λασίην ἐπὶ τὴν Ἑλλάδα, ἐπιπτήσεται καὶ σοὶ τὠυτὸ τοῦτο
ὄνειρον, ὁμοίως [ὡς] καὶ ἐμοὶ ἐντελλόμενον. εὑρίσκω δὲ
ὧδε ἂν γινόμενα ταῦτα, εἰ λάβοις τὴν ἐμὴν σκευὴν πᾶσαν
καὶ ἐνδὺς μετὰ τοῦτο ἵζοιο ἐς τὸν ἐμὸν θρόνον καὶ ἔπειτα
ἐν κοίτῃ τῇ ἐμῇ κατυπνώσειας. Ξέρξης μὲν ταῦτά οἱ ἔλεγε, 16
Ἀρτάβανος δὲ οὐ τῷ πρώτῳ οἱ κελεύσματι πειθόμενος, οἷα
οὐκ ἀξιεύμενος ἐς τὸν βασιλήιον θρόνον ἵζεσθαι, τέλος ὡς
ἠναγκάζετο εἴπας τάδε ἐποίεε τὸ κελευόμενον· Ἶσον ἐκεῖνο, α
ὦ βασιλεῦ, παρ' ἐμοὶ κέκριται, φρονέειν τε εὖ καὶ τῷ
λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι· τὰ σὲ καὶ ἀμφότερα
περιήκοντα ἀνθρώπων κακῶν ὁμιλίαι σφάλλουσι, κατά περ
τὴν πάντων χρησιμωτάτην ἀνθρώποισι θάλασσαν πνεύματά
φασι ἀνέμων ἐμπίπτοντα οὐ περιορᾶν φύσι τῇ ἑωυτῆς

1 οἱ C 2 ἀνασχήσειν C πολὺς PRSV 4 ἐγένετο ABC ὄψει L 5 καὶ om. C ἐπὶ om. PRSV 6 οἱ om. PRSV ἔλεξε SV 7 ἐφρόνεον ABC ἐς om. ABC 8 εἵνεκε RSV συμβουλίης ABC 10 ποιέειν βουλόμενος PRSV 11 δὴ om. ABC ἐπίφοιτον RSV 12 συνέπαινον ἐὸν] συνεπαινέον ABP: ξυνεπενεόν C 13 δὴ ἀπειλῆσαν RSV 14 στρατηλατέειν ABC 16 ὡς om. ABC 17 ὧδε ἀναγινόμενα RSV 19 οἱ om. R 20 τῷ et οἱ om. ABCP κελεύματι ABC πυθόμενος V 24 τάδε καὶ SV 27 φύσει L [C]

2 χρᾶσθαι. ἐμὲ δὲ ἀκούσαντα πρὸς σεῦ κακῶς οὐ τοσοῦτον
ἔδακε λύπη, ὅσον γνωμέων δύο προκειμένων Πέρσῃσι, τῆς
μὲν ὕβριν αὐξανούσης, τῆς δὲ καταπαυούσης καὶ λεγούσης
ὡς κακὸν εἴη διδάσκειν τὴν ψυχὴν πλέον τι δίζησθαι αἰεὶ
ἔχειν τοῦ παρεόντος, τοιουτέων προκειμένων γνωμέων ὅτι
β τὴν σφαλερωτέρην σεωυτῷ τε καὶ Πέρσῃσι ἀναιρέο. νῦν
ὤν, ἐπειδὴ τέτραψαι ἐπὶ τὴν ἀμείνω, φής τοι μετιέντι τὸν
ἐπ' Ἕλληνας στόλον ἐπιφοιτᾶν ὄνειρον θεοῦ τινος πομπῇ,
2 οὐκ ἐῶντά σε καταλύειν τὸν στόλον. ἀλλ' οὐδὲ ταῦτά
ἐστι, ὦ παῖ, θεῖα· ἐνύπνια γὰρ τὰ ἐς ἀνθρώπους πεπλανη-
μένα τοιαῦτά ἐστι οἷά σε ἐγὼ διδάξω, ἔτεσι σεῦ πολλοῖσι
πρεσβύτερος ἐών· πεπλανῆσθαι αὗται μάλιστα ἐώθασι [αἱ]
ὄψιες [τῶν] ὀνειράτων, τά τις ἡμέρης φροντίζει· ἡμεῖς δὲ
τὰς πρὸ τοῦ ἡμέρας ταύτην τὴν στρατηλασίην καὶ τὸ κάρτα
γ εἴχομεν μετὰ χεῖρας. εἰ δὲ ἄρα μή ἐστι τοῦτο τοιοῦτον
οἷον ἐγὼ διαιρέω, ἀλλά τι τοῦ θείου μετέχον, σὺ πᾶν αὐτὸς
συλλαβὼν εἴρηκας· φανήτω γὰρ δὴ καὶ ἐμοί, ὡς καὶ σοί,
διακελευόμενον. φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει
ἔχοντι τὴν σὴν ἐσθῆτα ἢ οὐ καὶ τὴν ἐμήν, οὐδέ τι μᾶλλον
ἐν κοίτῃ τῇ σῇ ἀναπαυομένῳ ἢ οὐ καὶ ἐν τῇ ἐμῇ, εἴ πέρ γε
2 καὶ ἄλλως ἐθέλει φανῆναι. οὐ γὰρ δὴ ἐς τοσοῦτό γε
εὐηθίης ἀνήκει τοῦτο, ὅ τι δή κοτέ ἐστι τὸ ἐπιφαινόμενόν
τοι ἐν τῷ ὕπνῳ, ὥστε δόξει ἐμὲ ὁρῶν σὲ εἶναι, τῇ σῇ ἐσθῆτι
τεκμαιρόμενον. εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήσεται
οὐδὲ ἀξιώσει ἐπιφανῆναι, οὔτε ἢν τὴν ἐμὴν ἐσθῆτα ἔχω οὔτε
ἢν τὴν σήν, σὲ δὲ ἐπιφοιτήσει, τοῦτο ἤδη μαθητέον ἔσται·

1 χρῆσθαι ABCEP τοσοῦτο ABC 2 προκειμενέων AB 3 αὐξούσης PRSV 4 τὴν ψυχὴν διδάσκειν RSV 5 τουτέων PRSV προκειμένων S: -μενέων rell. (προσκ. AB) τῶν γνωμέων S 6 σφαλερωτάτην RSV 7 τετράφθαι RSV 9 ἐῶν Cobet 10 θεῖα ὦ παῖ PRSV 12 αὗται Reiske: αὐταὶ L 12–13 αἱ et τῶν om. RSV 15 ὅρα RV: ὅραμα S τοιοῦτο ABCS: τοιόνδε P 16 θείου Schweighaeuser: θεοῦ L αὐτὸ ABCP 17 φανεῖται S[V] δὴ om. RSV 19 οὐ καὶ Schaefer: οὐκὶ ABCP: οὐχὶ RSV 20 οὐ καὶ] οὐκ CV[1] 21 τοσοῦτόν RSV 22 εὐηθείης CP: εὐηθείας RSV κοτέ om. RSV 23 τοι] σοι RSV 26 σὲ δὲ] οὐδὲ ABCP ἐστίν PRSV

εἰ γὰρ δὴ ἐπιφοιτήσει γε συνεχέως, φαίην ἂν καὶ αὐτὸς
θεῖον εἶναι. εἰ δέ τοι οὕτω δεδόκηται γίνεσθαι καὶ οὐκ οἷά 3
τε αὐτὸ παρατρέψαι, ἀλλ' ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ τῇ σῇ
κατυπνῶσαι, φέρε, τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων φανήτω
καὶ ἐμοί. μέχρι δὲ τούτου τῇ παρεούσῃ γνώμῃ χρήσομαι.
τοσαῦτα εἴπας Ἀρτάβανος, ἐλπίζων Ξέρξην ἀποδέξειν 17
λέγοντα οὐδέν, ἐποίεε τὸ κελευόμενον· ἐνδὺς δὲ τὴν Ξέρξεω
ἐσθῆτα καὶ ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ὡς μετὰ ταῦτα
κοῖτον ἐποιέετο, ἦλθέ οἱ κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ
παρὰ Ξέρξην ἐφοίτα, ὑπερστὰν δὲ τοῦ Ἀρταβάνου εἶπε τάδε·
Σὺ δὴ κεῖνος εἶς ὁ ἀποσπεύδων Ξέρξην στρατεύεσθαι ἐπὶ τὴν 2
Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ; ἀλλ' οὔτε ἐς τὸ μετέπειτα
οὔτε ἐς τὸ παραυτίκα νῦν καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν
γενέσθαι, Ξέρξην δὲ τὰ δεῖ ἀνηκουστέοντα παθεῖν, αὐτῷ ἐκείνῳ
δεδήλωται. ταῦτά τε δὴ ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπει- 18
λέειν καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς
ὀφθαλμούς. καὶ ὃς ἀμβώσας μέγα ἀναθρῴσκει καὶ παριζό-
μενος Ξέρξῃ, ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπη-
γεόμενος, δεύτερά οἱ λέγει τάδε· Ἐγὼ μέν, ὦ βασιλεῦ, οἷα 2
ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα
ὑπὸ ἡσσόνων, οὐκ ἔων σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν, ἐπι-
στάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν, μεμνημένος
μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε, μεμνη-
μένος δὲ καὶ τὸν ἐπ' Αἰθίοπας τὸν Καμβύσεω, συστρατευό-
μενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας. ἐπιστάμενος ταῦτα 3
γνώμην εἶχον ἀτρεμίζοντά σε μακαριστὸν εἶναι πρὸς πάντων
ἀνθρώπων. ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή, καὶ Ἕλληνας,

3 ἤδη δεῖ ἐμὲ Schaefer: ἤδη ἢ ἐμὲ A B C: ἤδη ἵημι P R S V 6 ὁ Ἀρτάβανος R S V (it. 15) 8 ἑζόμενος R S V 10 Ξέρξεα P R S V (-ξα) τάδε R S V: ἆρα A B C: τάδε ἆρα P 11 δ' C ἐκεῖνος C R S V 14 παθέειν A B C P 15 τε R S V: δὴ A B C: δὴ τε P τὸν P[c] R S V 16 σιδηρείοισι A B C 17 ἀνθρώ(ι)σκει A B C 18 διεξῆλθε C quoque 22 μιμνησκόμενος A B C 24 καὶ om. R ἐπ' . . . συστρατευόμενος δὲ] ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε R

ὡς οἶκε, φθορή τις καταλαμβάνει θεήλατος, ἐγὼ μὲν καὶ
αὐτὸς τράπομαι καὶ τὴν γνώμην μετατίθεμαι, σὺ δὲ σήμηνον
μὲν Πέρσῃσι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα, χρᾶσθαι δὲ κέλευε
τοῖσι ἐκ σέο πρώτοισι προειρημένοισι ἐς τὴν παρασκευήν,
ποίεε δὲ οὕτως ὅκως τοῦ θεοῦ παραδιδόντος τῶν σῶν ἐνδεή-
4 σει μηδέν. τούτων λεχθέντων, ἐνθαῦτα ἐπαρθέντες τῇ ὄψι,
ὡς ἡμέρη ἐγένετο τάχιστα, Ξέρξης τε ὑπερετίθετο ταῦτα
Πέρσῃσι καὶ Ἀρτάβανος, ὃς πρότερον ἀποσπεύδων μοῦνος
ἐφαίνετο, τότε ἐπισπεύδων φανερὸς ἦν.
19 Ὁρμημένῳ δὲ Ξέρξῃ στρατηλατέειν μετὰ ταῦτα τρίτη
ὄψις ἐν τῷ ὕπνῳ ἐγένετο, τὴν οἱ μάγοι ἔκριναν ἀκούσαντες
φέρειν τε ἐπὶ πᾶσαν γῆν δουλεύσειν τέ οἱ πάντας ἀνθρώπους.
ἡ δὲ ὄψις ἦν ἥδε· ἐδόκεε ὁ Ξέρξης ἐστεφανῶσθαι ἐλαίης
θαλλῷ, ἀπὸ δὲ τῆς ἐλαίης τοὺς κλάδους γῆν πᾶσαν ἐπισχεῖν,
μετὰ δὲ ἀφανισθῆναι περὶ τῇ κεφαλῇ κείμενον τὸν στέφανον.
2 κρινάντων δὲ ταύτῃ τῶν μάγων Περσέων τε τῶν συλλεχθέν-
των αὐτίκα πᾶς ἀνὴρ ἐς τὴν ἀρχὴν τὴν ἑωυτοῦ ἀπελάσας
εἶχε προθυμίην πᾶσαν ἐπὶ τοῖσι εἰρημένοισι, θέλων αὐτὸς
ἕκαστος τὰ προκείμενα δῶρα λαβεῖν, καὶ Ξέρξης τοῦ
στρατοῦ οὕτως ἐπάγερσιν ποιέεται, χῶρον πάντα ἐρευνῶν
20 τῆς ἠπείρου. ἀπὸ γὰρ Αἰγύπτου ἁλώσιος ἐπὶ μὲν τέσσερα
ἔτεα πλήρεα παραρτέετο στρατιήν τε καὶ τὰ πρόσφορα τῇ
στρατιῇ, πέμπτῳ δὲ ἔτεϊ ἀνομένῳ ἐστρατηλάτεε χειρὶ μεγάλῃ
2 πλήθεος. στόλων γὰρ τῶν ἡμεῖς ἴδμεν πολλῷ δὴ μέγιστος
οὗτος ἐγένετο, ὥστε μήτε τὸν Δαρείου τὸν ἐπὶ Σκύθας παρὰ
τοῦτον μηδένα φαίνεσθαι μήτε τὸν Σκυθικόν, ὅτε Σκύθαι
Κιμμερίους διώκοντες ἐς τὴν Μηδικὴν [χώρην] ἐσβαλόντες

1 ἔοικε L καταλ. τις φθορὴ A B C 2 σὺ μὲν σήμηνον Πέρσῃσι C 3 πεμπόμενα (πεποιημένα C) . . . θεοῦ om. R χρῆσθαι P S V 4 σεῦ S V εἰρημένοισιν C 5 ἐνδεήσῃ A B C [V] 6 τούτων δὲ A B C ὄψει C P R S V 7 ὑπετίθεε R S V 10 ὡρμημένῳ C P R V στρατεύειν R S V 12 δουλεύειν C 14 πᾶσαν om. R S V 16 ταῦτα A B C P 21 τέσσαρα A B R V 22 παρηρτέετο R S V 24 στόλωι A B C 26 μηδὲν Aldus 27 χώρην om. R ἐμβαλόντες P R S V

σχεδὸν πάντα τὰ ἄνω τῆς Ἀσίης καταστρεψάμενοι ἐνέμοντο,
τῶν εἵνεκεν ὕστερον Δαρεῖος ἐτιμωρέετο, μήτε κατὰ τὰ
λεγόμενα τὸν Ἀτρειδέων ἐς Ἴλιον μήτε τὸν Μυσῶν τε καὶ
Τευκρῶν τὸν πρὸ τῶν Τρωικῶν γενόμενον, οἳ διαβάντες ἐς
τὴν Εὐρώπην κατὰ Βόσπορον τούς τε Θρήικας κατεστρέψαντο
πάντας καὶ ἐπὶ τὸν Ἰόνιον πόντον κατέβησαν μέχρι τε
Πηνειοῦ ποταμοῦ τὸ πρὸς μεσαμβρίης ἤλασαν. αὗται αἱ 21
πᾶσαι οὐδ' ἕτεραι πρὸς ταύτῃσι γενόμεναι στρατηλασίαι
μιῆς τῆσδε οὐκ ἄξιαι. τί γὰρ οὐκ ἤγαγε ἐκ τῆς Ἀσίης
ἔθνος ἐπὶ τὴν Ἑλλάδα Ξέρξης; κοῖον δὲ πινόμενον [μιν]
ὕδωρ οὐκ ἐπέλιπε, πλὴν τῶν μεγάλων ποταμῶν; οἳ μὲν γὰρ 2
νέας παρείχοντο, οἳ δὲ ἐς πεζὸν ἐτετάχατο, τοῖσι δὲ ἵππος
προσετέτακτο, τοῖσι δὲ ἱππαγωγὰ πλοῖα ἅμα στρατευομένοισι,
τοῖσι δὲ ἐς τὰς γεφύρας μακρὰς νέας παρέχειν, τοῖσι δὲ
σῖτά τε καὶ νέας. καὶ τοῦτο μέν, ὡς προσπταισάντων τῶν 22
πρώτων περιπλεόντων περὶ τὸν Ἄθων, προετοιμάζετο ἐκ
τριῶν ἐτέων κου μάλιστα ἐς τὸν Ἄθων· ἐν γὰρ Ἐλαιοῦντι
τῆς Χερσονήσου ὅρμεον τριήρεες, ἐνθεῦτεν δὲ ὁρμώμενοι
ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς, διάδοχοι
δ' ἐφοίτων· ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων κατοικημένοι.
Βουβάρης δὲ ὁ Μεγαβάζου καὶ Ἀρταχαίης ὁ Ἀρταίου ἄνδρες 2
Πέρσαι ἐπεστάτεον τοῦ ἔργου. ὁ γὰρ Ἄθως ἐστὶ ὄρος
μέγα τε καὶ ὀνομαστόν, ἐς θάλασσαν κατῆκον, οἰκημένον
ὑπὸ ἀνθρώπων. τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος,
χερσονησοειδές τέ ἐστι καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων·
πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς

2 μὴ δὲ RSV 3 τῶν PRSVC¹ μήτε τῶν RSVC^c 4 τόν τε ABC: τῶν SV ἐς om. ABC 7 τὸ Bekker: τοῦ L αἱ] οὐ RSV 8 οὐδ'] καὶ οὐδ' εἰ ABC προσγενόμεναι ABC 9 οὐκ del. Cobet τίς RV 10 Ξέρξη RV μιν om. PRSV 13 ἅμα om. ABC: τοῖσι Madvig 15 πταισάντων ABC 16 Ἄθω RV προητοιμ. ABC ἐκ] πρὸ PRSV 17 καὶ PRSV μάλιστα τὰ Schweighaeuser Ἐλεοῦντι P¹ RSV 18 ὥρμεον CPRSV τριήρεις RSV 21 ὁ Ἀρταχαιου RSV 22 ἐπέστασαν ABC 26 καὶ] καὶ οὐ RSV

3 Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης. ἐν δὲ
τῷ ἰσθμῷ τούτῳ, ἐς τὸν τελευτᾷ ὁ Ἄθως, Σάνη πόλις
Ἑλλὰς οἴκηται, αἳ δὲ ἐκτὸς Σάνης, ἔσω δὲ τοῦ Ἄθω οἰκη-
μέναι, τὰς τότε ὁ Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων
ὅρμητο ποιέειν, εἰσὶ [δὲ] αἵδε, Δῖον, Ὀλόφυξος, Ἀκρόθῳον,
23 Θύσσος, Κλεωναί. πόλιες μὲν αὗται αἳ τὸν Ἄθων νέ-
μονται, ὤρυσσον δὲ ὧδε δασάμενοι τὸν χῶρον οἱ βάρβαροι
κατὰ ἔθνεα. κατὰ Σάνην πόλιν σχοινοτενὲς ποιησάμενοι,
ἐπείτε ἐγίνετο βαθέα ἡ διῶρυξ, οἱ μὲν κατώτατα ἑστεῶτες
ὤρυσσον, ἕτεροι δὲ παρεδίδοσαν τὸν αἰεὶ ἐξορυσσόμενον
χοῦν ἄλλοισι κατύπερθε ἑστεῶσι ἐπὶ βάθρων, οἳ δ᾽ αὖ ἐκ-
δεκόμενοι ἑτέροισι, ἕως ἀπίκοντο ἐς τοὺς ἀνωτάτω· οὗτοι
2 δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον. τοῖσι μέν νυν ἄλλοισι
πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματος
πόνον διπλήσιον παρεῖχον· ἅτε γὰρ τοῦ τε ἄνω στόματος
καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων ἔμελλέ σφι τοιοῦτόν
3 ἀποβήσεσθαι. οἱ δὲ Φοίνικες σοφίην ἔν τε τοῖσι ἄλλοισι
ἔργοισι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ· ἀπολαχόντες γὰρ
μόριον ὅσον αὐτοῖσι ἐπέβαλλε, ὤρυσσον τὸ μὲν ἄνω στόμα
τῆς διώρυχος ποιεῦντες διπλήσιον ἢ ὅσον ἔδει αὐτὴν τὴν διώ-
ρυχα γενέσθαι, προβαίνοντος δὲ τοῦ ἔργου συνῆγον αἰεί· κάτω
4 τε δὴ ἐγίνετο καὶ ἐξισοῦτο τοῖσι ἄλλοισι τὸ ἔργον. ἐνθαῦτα
δὲ λειμών ἐστι, ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον·
σῖτος δέ σφι πολλὸς ἐφοίτα ἐκ τῆς Ἀσίης ἀληλεσμένος.
24 ὡς μὲν ἐμὲ συμβαλλόμενον εὑρίσκειν, μεγαλοφροσύνης
εἵνεκεν αὐτὸ Ξέρξης ὀρύσσειν ἐκέλευε, ἐθέλων τε δύναμιν
ἀποδείκνυσθαι καὶ μνημόσυνα λιπέσθαι· παρεὸν γὰρ μηδένα
πόνον λαβόντας τὸν ἰσθμὸν τὰς νέας διειρύσαι, ὀρύσσειν

3 ἐκτὸς R : ἐντὸς rell. 5 ὅρμητο R : ὥρμητο rell. δὲ om. Aldus 6 Θύσσον A B C πόλις A B S : πόλεις C R V Ἄθω C R 8 καὶ τὰ ἔθνεα C 9 ἐπείτε Stein : ἐπεὶ δὲ L ἐγένετο R S βαθεῖα L 11 -περθεν R V 16 ταὐτὰ R V τοιοῦτο A B C 18 γὰρ om. C 19 ὄρυσσον V 20 ὅσην Herwerden 23 δὲ om. A B C προτήριον R 24 σφι R : σφισι rell. πολὺς R S V 26 θέλων R S V

ἐκέλευε διώρυχα τῇ θαλάσσῃ εὖρος ὡς δύο τριήρεας πλέειν
ὁμοῦ ἐλαστρεομένας. τοῖσι δὲ αὐτοῖσι τούτοισι τοῖσί περ
καὶ τὸ ὄρυγμα, προσετέτακτο καὶ τὸν Στρυμόνα ποταμὸν
ζεύξαντας γεφυρῶσαι. ταῦτα μέν νυν οὕτως ἐποίεε, παρε- 25
σκευάζετο δὲ καὶ ὅπλα ἐς τὰς γεφύρας βύβλινά τε καὶ λευκο-
λίνου, ἐπιτάξας Φοίνιξί τε καὶ Αἰγυπτίοισι, καὶ σιτία τῇ
στρατιῇ καταβάλλειν, ἵνα μὴ λιμήνειε ἡ στρατιὴ μηδὲ τὰ
ὑποζύγια ἐλαυνόμενα ἐπὶ τὴν Ἑλλάδα. ἀναπυθόμενος δὲ 2
τοὺς χώρους καταβάλλειν ἐκέλευε ἵνα ἐπιτηδεότατον εἴη,
ἄλλον ἄλλῃ ἀγινέοντας ὁλκάσι τε καὶ πορθμηίοισι ἐκ τῆς
Ἀσίης πανταχόθεν. τὸν δὴ ὦν πλεῖστον ἐς Λευκὴν ἀκτὴν
καλεομένην τῆς Θρηίκης ἀγίνεον, οἱ δὲ ἐς Τυρόδιζαν τὴν
Περινθίων, οἱ δὲ ἐς Δορίσκον, οἱ δὲ ἐς Ἠιόνα τὴν ἐπὶ Στρυ-
μόνι, οἱ δὲ ἐς Μακεδονίην διατεταγμένοι.

Ἐν ᾧ δὲ οὗτοι τὸν προκείμενον πόνον ἐργάζοντο, ἐν 26
τούτῳ ὁ πεζὸς ἅπας συλλελεγμένος ἅμα Ξέρξῃ ἐπορεύετο
ἐς Σάρδις, ἐκ Κριτάλλων ὁρμηθεὶς τῶν ἐν Καππαδοκίῃ·
ἐνθαῦτα γὰρ εἴρητο συλλέγεσθαι πάντα τὸν κατ᾽ ἤπειρον
μέλλοντα ἅμα αὐτῷ Ξέρξῃ πορεύεσθαι στρατόν. ὃς μέν 2
νυν τῶν ὑπάρχων στρατὸν κάλλιστα ἐσταλμένον ἀγαγὼν τὰ
προκείμενα παρὰ βασιλέος ἔλαβε δῶρα, οὐκ ἔχω φράσαι·
οὐδὲ γὰρ ἀρχὴν ἐς κρίσιν τούτου πέρι ἐλθόντας οἶδα. οἱ 3
δὲ ἐπείτε διαβάντες τὸν Ἅλυν ποταμὸν ὡμίλησαν τῇ Φρυγίῃ,
δι᾽ αὐτῆς πορευόμενοι παρεγένοντο ἐς Κελαινάς, ἵνα πηγαὶ
ἀναδιδοῦσι Μαιάνδρου ποταμοῦ καὶ ἑτέρου οὐκ ἐλάσσονος
ἢ Μαιάνδρου, τῷ οὔνομα τυγχάνει ἐὸν Καταρρήκτης, ὃς ἐξ
αὐτῆς τῆς ἀγορῆς τῆς Κελαινέων ἀνατέλλων ἐς τὸν Μαίαν-

2 ἐλαστρευομένας C αὐτοῖσι δὲ R S V 3 ῥύγμα V 4 νυν om. R S V παρεσκευάζοντο A B C 9 τοὺς] ἐπὶ τοὺς R S V ἐπιτηδεοτάτην R: -τάτως S [V] εἴη om. C 10 ἄλλα ἄλλῃ A B C P πορθμηΐσιν S V 11 τὸν δὲ A B C P: τὴν δὴ R S V πλείστην R S V: σῖτον addit Stein 12 καλεόμενον R S V Θρηικίης A B C 15 πόρον εἰργάζοντο R S V 17 ἐν] ἐγ A B 22 γὰρ om. A B C περιελθόντος R S V P[m] 24 παρεγένοντο] ἀπίκοντο A B C

δρον ἐκδιδοῖ· ἐν τῇ καὶ ὁ τοῦ Σιληνοῦ Μαρσύεω ἀσκὸς [ἐν
τῇ πόλι] ἀνακρέμαται, τὸν ὑπὸ Φρυγῶν λόγος ἔχει ὑπὸ
27 Ἀπόλλωνος ἐκδαρέντα ἀνακρεμασθῆναι. ἐν ταύτῃ τῇ πόλι
ὑποκατήμενος Πύθιος ὁ Ἄτυος ἀνὴρ Λυδὸς ἐξείνισε τὴν
βασιλέος στρατιὴν πᾶσαν ξεινίοισι μεγίστοισι καὶ αὐτὸν
Ξέρξην, χρήματά τε ἐπαγγέλλετο βουλόμενος ἐς τὸν πόλε-
2 μον παρέχειν. ἐπαγγελλομένου δὲ χρήματα Πυθίου εἴρετο
Ξέρξης Περσέων τοὺς παρεόντας τίς τε ἐὼν ἀνδρῶν Πύθιος
καὶ κόσα χρήματα ἐκτημένος ἐπαγγέλλοιτο ταῦτα. οἱ δὲ
εἶπαν· Ὦ βασιλεῦ, οὗτός ἐστι ὅς τοι τὸν πατέρα Δαρεῖον
ἐδωρήσατο τῇ πλατανίστῳ τῇ χρυσέῃ καὶ τῇ ἀμπέλῳ· ὃς
καὶ νῦν ἐστι πρῶτος ἀνθρώπων πλούτῳ τῶν ἡμεῖς ἴδμεν
28 μετὰ σέ. θωμάσας δὲ τῶν ἐπέων τὸ τελευταῖον Ξέρξης
αὐτὸς δεύτερα εἴρετο Πύθιον ὁκόσα οἱ εἴη χρήματα. ὁ δὲ
εἶπε· Ὦ βασιλεῦ, οὔτε σε ἀποκρύψω οὔτε σκήψομαι τὸ μὴ
εἰδέναι τὴν ἐμεωυτοῦ οὐσίην, ἀλλ' ἐπιστάμενός τοι ἀτρε-
2 κέως καταλέξω. ἐπείτε γὰρ τάχιστά σε ἐπυθόμην ἐπὶ
θάλασσαν καταβαίνοντα τὴν Ἑλληνίδα, βουλόμενός τοι
δοῦναι ἐς τὸν πόλεμον χρήματα ἐξέμαθον, καὶ εὗρον λογιζό-
μενος ἀργυρίου μὲν δύο χιλιάδας ἐούσας μοι ταλάντων,
χρυσίου δὲ τετρακοσίας μυριάδας στατήρων Δαρεικῶν, ἐπι-
3 δεούσας ἑπτὰ χιλιάδων. καὶ τούτοισί σε ἐγὼ δωρέομαι·
αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων τε καὶ γεωπέδων ἀρκέων ἐστὶ
βίος. ὁ μὲν ταῦτα ἔλεγε, Ξέρξης δὲ ἡσθεὶς τοῖσι εἰρη-
29 μένοισι εἶπε· Ξεῖνε Λυδέ, ἐγὼ ἐπείτε ἐξῆλθον τὴν Περσίδα
χώρην, οὐδενὶ ἀνδρὶ συνέμειξα ἐς τόδε ὅστις ἠθέλησε ξείνια
προθεῖναι στρατῷ τῷ ἐμῷ, οὐδὲ ὅστις ἐς ὄψιν τὴν ἐμὴν

1 ὁ om. SV Σειληνοῦ RSV Μαρσύου ABC ἐν τῇ πόλι (-λει CRV) del. Valckenaer 3 πόλει CRV 4 ὑποκαθ. ABRV(S) ὁ Ἄτυος] Ἀτρέος ABC (-ως) 6 Ξέρξεα RSV 9 κεκτημένος L ἐπαγγέλοιτο RV 10 ὅς τοι] ὅστις CR 13 τὸ τελ. τῶν ἐπέων RSV 17 ἐπυθ. τάχιστά σε RSV 19 καὶ om. SV 20 μοι ἐούσας RSV 21 χρυσοῦ ABC 22 χιλιαδέων ABCP σε] γε BRSV 23 γεοπέδων R : γεωπεδίων ABC 26 συνέμιξα L (ξυν. C) εἰθέλησε R

καταστὰς αὐτεπάγγελτος ἐς τὸν πόλεμον ἐμοὶ ἠθέλησε συμ-
βαλέσθαι χρήματα, ἔξω σεῦ. σὺ δὲ καὶ ἐξείνισας μεγάλως
στρατὸν τὸν ἐμὸν καὶ χρήματα μεγάλα ἐπαγγέλλεαι. σοὶ 2
ὦν ἐγὼ ἀντὶ αὐτῶν γέρεα τοιάδε δίδωμι· ξεῖνόν τέ σε ποιεῦμαι
ἐμὸν καὶ τὰς τετρακοσίας μυριάδας τοι τῶν στατήρων ἀπο-
πλήσω παρ' ἐμεωυτοῦ δοὺς τὰς ἑπτὰ χιλιάδας, ἵνα μή τοι
ἐπιδευέες ἔωσι αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων,
ἀλλὰ ᾖ τοι ἀπαρτιλογίη ὑπ' ἐμέο πεπληρωμένη. ἔκτησό 3
τε αὐτὸς τά περ αὐτὸς ἐκτήσαο, ἐπίστασό τε εἶναι αἰεὶ
τοιοῦτος· οὐ γάρ τοι ταῦτα ποιεῦντι οὔτε ἐς τὸ παρεὸν
οὔτε ἐς χρόνον μεταμελήσει.

Ταῦτα δὲ εἴπας καὶ ἐπιτελέα ποιήσας ἐπορεύετο αἰεὶ τὸ 30
πρόσω. Ἄναυα δὲ καλεομένην Φρυγῶν πόλιν παραμειβό-
μενος καὶ λίμνην ἐκ τῆς ἅλες γίνονται, ἀπίκετο ἐς Κολοσσὰς
πόλιν μεγάλην Φρυγίης· ἐν τῇ Λύκος ποταμὸς ἐς χάσμα
γῆς ἐσβάλλων ἀφανίζεται· ἔπειτα διὰ σταδίων ὡς πέντε
μάλιστά κῃ ἀναφαινόμενος ἐκδιδοῖ καὶ οὗτος ἐς τὸν Μαίαν-
δρον. ἐκ δὲ Κολοσσέων ὁ στρατὸς ὁρμώμενος ἐπὶ τοὺς 2
οὔρους τῶν Φρυγῶν καὶ Λυδῶν ἀπίκετο ἐς Κύδραρα πόλιν,
ἔνθα στήλη καταπεπηγυῖα, σταθεῖσα δὲ ὑπὸ Κροίσου, κατα-
μηνύει διὰ γραμμάτων τοὺς οὔρους. ὡς δὲ ἐκ τῆς Φρυγίης 31
ἐσέβαλε ἐς τὴν Λυδίην, σχιζομένης τῆς ὁδοῦ καὶ τῆς μὲν ἐς
ἀριστερὴν ἐπὶ Καρίης φερούσης, τῆς δὲ ἐς δεξιὴν ἐς Σάρδις,
τῇ καὶ πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶσα
ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν, ἐν τῇ

2 ξείνισας R S V μεγαλωστὶ Herwerden 3 μεγάλα om. A B C ἐπαγγέλεαι R V 5 τοι om. P[1] R S V 6 τοι om. R S V 7 ἐπιδευέες R V : ἐπιδευεῖς Suid. s. v. ἀπαρτίαν : ἐπιδεέες rell. : ἐπιδέες Bekk. An. 416 8 ἐμέω R V κέκτησό L 9 alt. αὐτὸς om. P R S V 10 γὰρ τοιαῦτα R S V 12 τὸ πρόσω αἰεί A B C 14 ἐξ ἧς A B C 15 μεγάλην om. R S V 16 ἐμβαλὼν R S V 19 ὅρους A B Λυδῶν καὶ Φρυγῶν R S V Κύδρα P R S V 20 ἡ στήλη R S V 21 ὅρους C 22 μὲν om. R S V ἐς] ἐπ' R S V 23 Καρίης . . . δια- om. C 25 καὶ om. C Καλλάτιβον R Steph. Byz. : -τιον S V

ἄνδρες δημιοργοὶ μέλι ἐκ μυρίκης τε καὶ πυροῦ ποιεῦσι,
ταύτην ἰὼν ὁ Ξέρξης τὴν ὁδὸν εὗρε πλατάνιστον, τὴν
κάλλεος εἵνεκα δωρησάμενος κόσμῳ χρυσέῳ καὶ μελεδωνῷ
ἀθανάτῳ ἀνδρὶ ἐπιτρέψας δευτέρῃ ἡμέρῃ ἀπίκετο ἐς τῶν
32 Λυδῶν τὸ ἄστυ. ἀπικόμενος δὲ ἐς Σάρδις πρῶτα μὲν ἀπέ-
πεμπε κήρυκας ἐς τὴν Ἑλλάδα αἰτήσοντας γῆν τε καὶ ὕδωρ
καὶ προερέοντας δεῖπνα βασιλέϊ παρασκευάζειν· πλὴν οὔτε
ἐς Ἀθήνας οὔτε ἐς Λακεδαίμονα ἀπέπεμπε ἐπὶ γῆς αἴτησιν,
τῇ δὲ ἄλλῃ πάντῃ. τῶνδε δὲ εἵνεκα τὸ δεύτερον ἀπέπεμπε
ἐπὶ γῆν τε καὶ ὕδωρ· ὅσοι πρότερον οὐκ ἔδοσαν Δαρείῳ
πέμψαντι, τούτους πάγχυ ἐδόκεε τότε δείσαντας δώσειν·
βουλόμενος ὦν αὐτὸ τοῦτο ἐκμαθεῖν [ἀκριβῶς] ἔπεμπε.
33 Μετὰ δὲ ταῦτα παρεσκευάζετο ὡς ἐλῶν ἐς Ἄβυδον. οἱ
δὲ ἐν τούτῳ τὸν Ἑλλήσποντον ἐζεύγνυσαν ἐκ τῆς Ἀσίης ἐς
τὴν Εὐρώπην. ἔστι δὲ τῆς Χερσονήσου τῆς ἐν Ἑλλησ-
πόντῳ, Σηστοῦ τε πόλιος μεταξὺ καὶ Μαδύτου, ἀκτὴ τρηχέα
ἐς θάλασσαν κατήκουσα Ἀβύδῳ καταντίον, ἔνθα μετὰ ταῦτα,
χρόνῳ ὕστερον οὐ πολλῷ, ἐπὶ Ξανθίππου τοῦ Ἀρίφρονος
στρατηγοῦ Ἀθηναίων, Ἀρταΰκτην ἄνδρα Πέρσην λαβόντες
Σηστοῦ ὕπαρχον ζῶντα πρὸς σανίδα διεπασσάλευσαν, ὃς
καὶ ἐς τοῦ Πρωτεσίλεω τὸ ἱρὸν ἐς Ἐλαιοῦντα ἀγινεόμενος
34 γυναῖκας ἀθέμιστα [ἔργα] ἔρδεσκε. ἐς ταύτην ὦν τὴν ἀκτὴν
ἐξ Ἀβύδου ὁρμώμενοι ἐγεφύρουν τοῖσι προσέκειτο, τὴν μὲν
λευκολίνου Φοίνικες, τὴν δὲ βυβλίνην Αἰγύπτιοι. ἔστι δὲ
ἑπτὰ στάδιοι ἐξ Ἀβύδου ἐς τὴν ἀπαντίον. καὶ δὴ ἐζευ-
γμένου τοῦ πόρου ἐπιγενόμενος χειμὼν μέγας συνέκοψέ τε

1 δημιορεργοὶ R: δημιοεργοὶ rell. ἐκ πυροῦ R S V ποιέουσι P R S V 3 εἵνεκα] εἶναι R V χρυσῷ B 7–10 καὶ . . . ὕδωρ om. C 9 alt. δὲ om. A B τὸ δεύτερον om. R S V 10 οὐκ ἔπεμψαν P R S V 12 ἀκριβῶς om. R V [S] 16 τε om. R S V Μαδύτου] Ἀβύδου R S V τρηχέα Abicht: τε τραχέα R S V: παχέα A B C P 19 Ἀθηναῖοι Stein 20 προσδιεπασσάλευσαν P R S V 21 ἱερὸν A Ἐλεοῦντα P R S V 22 ἀθέμιτα P R S V ἔργα om. A B C 23 ὡρμημένοι R V S (ὁρμ.) 24 τὴν δὲ] τὴν δ᾽ ἑτέρην τὴν A B C P εἰσὶ R S V 25 ἐπ᾽ ἀντίον R S V καὶ διεζευγμένου R S V

ἐκεῖνα πάντα καὶ διέλυσε. ὡς δ' ἐπύθετο Ξέρξης, δεινὰ 35
ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι
μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος.
ἤδη δὲ ἤκουσα ὡς καὶ στιγέας ἅμα τούτοισι ἀπέπεμψε στί-
ξοντας τὸν Ἑλλήσποντον. ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας 2
λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα· Ὦ πικρὸν ὕδωρ, δεσπό-
της τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς
ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβή-
σεταί σε, ἤν τε σύ γε βούλῃ ἤν τε μή· σοὶ δὲ κατὰ δίκην
ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ἐόντι καὶ θολερῷ καὶ ἁλμυρῷ
ποταμῷ. τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν 3
καὶ τῶν ἐπεστεώτων τῇ ζεύξι τοῦ Ἑλλησπόντου ἀποταμεῖν
τὰς κεφαλάς. καὶ οἱ μὲν ταῦτα ἐποίεον τοῖσι προσέκειτο 36
αὕτη ἡ ἄχαρις τιμή, τὰς δὲ ἄλλοι ἀρχιτέκτονες ἐζεύγνυσαν·
ἐζεύγνυσαν δὲ ὧδε· πεντηκοντέρους καὶ τριήρεας συνθέντες,
ὑπὸ μὲν τὴν πρὸς τοῦ Εὐξείνου Πόντου ἑξήκοντά τε καὶ
τριηκοσίας, ὑπὸ δὲ τὴν ἑτέρην τεσσερεσκαίδεκα καὶ τριηκο-
σίας, τοῦ μὲν Πόντου ἐπικαρσίας, τοῦ δὲ Ἑλλησπόντου
κατὰ ῥόον, ἵνα ἀνακωχεύῃ τὸν τόνον τῶν ὅπλων· συνθέντες 2
δὲ ἀγκύρας κατῆκαν περιμήκεας, τὰς μὲν πρὸς τοῦ Πόντου
τῆς ἑτέρης τῶν ἀνέμων εἵνεκεν τῶν ἔσωθεν ἐκπνεόντων, τῆς
δὲ ἑτέρης πρὸς ἑσπέρης τε καὶ τοῦ Αἰγαίου ζεφύρου τε καὶ
νότου εἵνεκα. διέκπλοον δὲ ὑπόφαυσιν κατέλιπον τῶν
πεντηκοντέρων καὶ †τριχοῦ†, ἵνα καὶ ἐς τὸν Πόντον ἔχῃ ὁ
βουλόμενος πλέειν πλοίοισι λεπτοῖσι καὶ ἐκ τοῦ Πόντου
ἔξω. ταῦτα δὲ ποιήσαντες κατέτεινον ἐκ γῆς στρεβλοῦντες 3
ὄνοισι ξυλίνοισι τὰ ὅπλα, οὐκέτι χωρὶς ἑκάτερα τάξαντες,

2 ἐκέλευε C 3 πεδῶν RSV 5 δὴ PRSV 6 τὰ βάρβαρά RSV τάσθαλα R 7 σοι ERSV 8 παθὼν SV 9 σε] δε R 10 θολερῷ Eldick: δολερῷ L 11 τε] δὲ C 12 ἐπιστ. RV ζεύξει ABCERV 13 οἷσι C προσεκέετο RSV 17 ὑπὸ . . . τριηκοσίας om. RSV τεσσαρ. A 19 ἀνακωχεύει R: -ωσι Reiske ὅπλων] πόνων C[t] 20 κατήκασιν RS[V] ἐπιμήκεας C 22 ζεφύρου anonymus: εὔρου L 23 ὑπόφασιν C 24 τριχῇ S[V]: τριηρέων anon.: τριηρέων τριχοῦ Petau: τριηρέων διχοῦ conieci 25 πλόοισι RV

ἀλλὰ δύο μὲν λευκολίνου δασάμενοι ἐς ἑκατέρην, τέσσερα
δὲ τῶν βυβλίνων. παχύτης μὲν ἡ αὐτὴ καὶ καλλονή, κατὰ
λόγον δὲ ἐμβριθέστερα ἦν τὰ λίνεα, τοῦ τάλαντον ὁ πῆχυς
4 εἷλκε. ἐπειδὴ δὲ ἐγεφυρώθη ὁ πόρος, κορμοὺς ξύλων κατα-
πρίσαντες καὶ ποιήσαντες ἴσους τῆς σχεδίης τῷ εὔρεϊ κόσμῳ
ἐπετίθεσαν κατύπερθε τῶν ὅπλων τοῦ τόνου, θέντες δὲ
5 ἐπεξῆς ἐνθαῦτα αὖτις ἐπεζεύγνυον. ποιήσαντες δὲ ταῦτα
ὕλην ἐπεφόρησαν, κόσμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπε-
φόρησαν, κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυσαν
ἔνθεν καὶ ἔνθεν, ἵνα μὴ φοβῆται τὰ ὑποζύγια τὴν θάλασσαν
37 ὑπερορῶντα [καὶ οἱ ἵπποι]. ὡς δὲ τά τε τῶν γεφυρέων
κατεσκεύαστο καὶ τὰ περὶ τὸν Ἄθων, οἵ τε χυτοὶ περὶ τὰ
στόματα τῆς διώρυχος, οἳ τῆς ῥηχίης εἵνεκεν ἐποιήθησαν,
ἵνα μὴ ἐμπίπληται τὰ στόματα τοῦ ὀρύγματος, καὶ αὐτὴ ἡ
διῶρυξ παντελέως πεποιημένη ἀγγέλλετο, ἐνθαῦτα χειμε-
ρίσας ἅμα τῷ ἔαρι παρεσκευασμένος ὁ στρατὸς ἐκ τῶν
2 Σαρδίων ὁρμᾶτο ἐλῶν ἐς Ἄβυδον. ὁρμημένῳ δέ οἱ ὁ ἥλιος
ἐκλιπὼν τὴν ἐκ τοῦ οὐρανοῦ ἕδρην ἀφανὴς ἦν οὔτ' ἐπινε-
φέλων ἐόντων αἰθρίης τε τὰ μάλιστα, ἀντὶ ἡμέρης τε νὺξ
ἐγένετο. ἰδόντι δὲ καὶ μαθόντι τοῦτο τῷ Ξέρξῃ ἐπιμελὲς
ἐγένετο, καὶ εἴρετο τοὺς μάγους τὸ θέλει προφαίνειν τὸ
3 φάσμα. οἱ δὲ ἔφασαν ὡς Ἕλλησι προδεικνύει ὁ θεὸς
ἔκλειψιν τῶν πολίων, λέγοντες ἥλιον εἶναι Ἑλλήνων προ-
δέκτορα, σελήνην δὲ σφέων. ταῦτα πυθόμενος ὁ Ξέρξης
38 περιχαρὴς ἐὼν ἐποιέετο τὴν ἔλασιν. ὡς δ' ἐξήλαυνε τὴν
στρατιήν, Πύθιος ὁ Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ
φάσμα ἐπαρθείς τε τοῖσι δωρήμασι ἐλθὼν παρὰ Ξέρξην

2 ἡ αὐτὴ Reiske : ἦν αὔτη L 3 ἦν ἐμβριθ. PRSV 4 ἐπεὶ PRSV 6 ἐτίθεσαν καὶ ὕπερθε ABC 10 φοβεῖται V : φοβέηται CP ὁρῶντα τὴν θάλασσαν RSV 11 καὶ οἱ (hoc om. C) ἵπποι secl. Stein τε om. RSV 12 τὰ om. ABC Αθω CRV χυτοὶ ⟨οἱ⟩ Richards 14 πίμπληται ABC 15 ἄγγελτο RSV 17 ωρμᾶτο CPR ἐλλῶν R ὡρμημ. CPRSV 18 ἐπινεφελέων P[1]RSV 20 Ξέρξει πιμελὲς R 21 θέλοι ABC[V] 22 ἔφασαν PRSV : ἔφραζον ABC 23 εἶναι ἥλιον RSV 24 πυθόμενος δὲ ταῦτα PRSV 27 Ξέρξεα PRSV

ἔλεγε τάδε· Ὦ δέσποτα, χρηίσας ἄν τι σεῦ βουλοίμην
τυχεῖν, τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑποργῆσαι, ἐμοὶ
δὲ μέγα γενόμενον. Ξέρξης δὲ πᾶν μᾶλλον δοκέων μιν 2
χρηίσειν ἢ τὸ ἐδεήθη, ἔφη τε ὑποργήσειν καὶ δὴ ἀγορεύειν
ἐκέλευε ὅτευ δέοιτο. ὁ δὲ ἐπείτε ταῦτα ἤκουσε, ἔλεγε
θαρσήσας τάδε· Ὦ δέσποτα, τυγχάνουσί μοι παῖδες ἐόντες
πέντε, καί σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύε-
σθαι ἐπὶ τὴν Ἑλλάδα. σὺ δέ, ὦ βασιλεῦ, ἐμὲ ἐς τόδε 3
ἡλικίης ἥκοντα οἰκτίρας τῶν μοι παίδων ἕνα παράλυσον τῆς
στρατιῆς τὸν πρεσβύτατον, ἵνα αὐτοῦ τε ἐμεῦ καὶ τῶν χρη-
μάτων ᾖ μελεδωνός. τοὺς δὲ τέσσερας ἄγευ ἅμα σεωυτῷ
καὶ πρήξας τὰ νοέεις νοστήσειας ὀπίσω. κάρτα τε ἐθυμώθη 39
ὁ Ξέρξης καὶ ἀμείβετο τοισίδε· Ὦ κακὲ ἄνθρωπε, σὺ ἐτόλ-
μησας ἐμεῦ στρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ
ἄγοντος παῖδας ἐμοὺς καὶ ἀδελφεοὺς καὶ οἰκηίους καὶ φίλους
μνήσασθαι περὶ σέο παιδός, ἐὼν ἐμὸς δοῦλος, τὸν χρῆν
πανοικίῃ αὐτῇ τῇ γυναικὶ συνέπεσθαι; εὖ νυν τόδ' ἐξεπί-
στασο, ὡς ἐν τοῖσι ὠσὶ τῶν ἀνθρώπων οἰκέει ὁ θυμός, ὃς
χρηστὰ μὲν ἀκούσας τέρψιος ἐμπιπλέει τὸ σῶμα, ὑπεναντία
δὲ τούτοισι ἀκούσας ἀνοιδέει. ὅτε μέν νυν χρηστὰ ποιήσας 2
ἕτερα τοιαῦτα ἐπηγγέλλεο, εὐεργεσίῃσι βασιλέα οὐ καυχή-
σεαι ὑπερβαλέσθαι· ἐπείτε δὲ ἐς τὸ ἀναιδέστερον ἐτράπευ,
τὴν μὲν ἀξίην οὐ λάμψεαι, ἐλάσσω δὲ τῆς ἀξίης. σὲ μὲν
γὰρ καὶ τοὺς τέσσερας τῶν παίδων ῥύεται τὰ ξείνια· τοῦ δὲ
ἑνός, τοῦ περιέχεαι μάλιστα, τῇ ψυχῇ ζημιώσεαι. ὡς δὲ 3
ταῦτα ὑπεκρίνατο, αὐτίκα ἐκέλευε τοῖσι προσετέτακτο ταῦτα
πρήσσειν, τῶν Πυθίου παίδων ἐξευρόντας τὸν πρεσβύτατον

1 χρήσας RSV: χρήσαις rell. ἀντὶ RSV τευ ABCP
2 ὑπουργ. CPRSV (it. 4) 4 χρήσειν ABCPS: χρήσην R [V]
9 οἰκτείρας L 11 τέσσαρας ACRV (it. 24) ἄγε PRSV
13 ἀμείβεται AB τοῖσδε L 15 alt. καὶ om. C οἰκήους R:
οἰκείους SV 16 χρὴ ABCS 17 τῇ om. PRSV ἐξεπίστατο
RV: ἐπίστασο C 19 ἐμπιπλεῖ ABCP: ἐμπιπλᾷ E Stob. flor.
20, 46 cod. A 20 ἀνοιδαίνει Stob. 21 ἐπηγγέλλετο CRSV
22 τὸν ABC ἐτράπεο P: -πετο R: -πεσο SV

μέσον διαταμεῖν, διαταμόντας δὲ τὰ ἡμίτομα διαθεῖναι
τὸ μὲν ἐπὶ δεξιὰ τῆς ὁδοῦ, τὸ δ' ἐπ' ἀριστερά, καὶ ταύτῃ
40 διεξιέναι τὸν στρατόν. ποιησάντων δὲ τούτων τοῦτο,
μετὰ ταῦτα διεξήιε ὁ στρατός. ἡγέοντο δὲ πρῶτοι μὲν οἱ
σκευοφόροι τε καὶ τὰ ὑποζύγια, μετὰ δὲ τούτους στρατὸς
παντοίων ἐθνέων ἀναμίξ, οὐ διακεκριμένοι· τῇ δὲ ὑπερη-
μίσεες ἦσαν, ἐνθαῦτα διελέλειπτο, καὶ οὐ συνέμισγον οὗτοι
2 βασιλέϊ. προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι ἐκ Περσέων
πάντων ἀπολελεγμένοι· μετὰ δὲ αἰχμοφόροι χίλιοι, καὶ
οὗτοι ἐκ πάντων ἀπολελεγμένοι, τὰς λόγχας κάτω ἐς τὴν
γῆν τρέψαντες· μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι
3 δέκα, κεκοσμημένοι ὡς κάλλιστα. Νησαῖοι δὲ καλέονται
ἵπποι ἐπὶ τοῦδε· ἔστι πεδίον μέγα τῆς Μηδικῆς τῷ οὔνομά
ἐστι Νήσαιον. τοὺς ὦν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ
4 πεδίον τοῦτο. ὄπισθε δὲ τούτων τῶν δέκα ἵππων ἅρμα
Διὸς ἱρὸν ἐπετέτακτο, τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ,
ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν
χαλινῶν· οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων
ἀναβαίνει. τούτου δὲ ὄπισθε αὐτὸς Ξέρξης ἐπ' ἅρματος
ἵππων Νησαίων· παρεβεβήκεε δέ οἱ ἡνίοχος τῷ οὔνομα ἦν
Πατιράμφης, Ὀτάνεω ἀνδρὸς Πέρσεω παῖς.

41 Ἐξήλασε μὲν οὕτως ἐκ Σαρδίων Ξέρξης, μετεκβαίνεσκε
δέ, ὅκως μιν λόγος αἱρέοι, ἐκ τοῦ ἅρματος ἐς ἁρμάμαξαν.
αὐτοῦ δὲ ὄπισθε αἰχμοφόροι Περσέων οἱ ἄριστοί τε καὶ
γενναιότατοι χίλιοι, κατὰ νόμον τὰς λόγχας ἔχοντες, μετὰ
δὲ ἵππος ἄλλη χιλίη ἐκ Περσέων ἀπολελεγμένη, μετὰ δὲ
τὴν ἵππον ἐκ τῶν λοιπῶν Περσέων ἀπολελεγμένοι μύριοι.

1 διατεμεῖν RSV διατεμόντας SV 3 τοῦτο om. ABC 5 τε om. C σύμμικτος στρατὸς PRSV 6 ἐθνέων om. R 7 συνέσμιγον AV 8 μὲν δὴ ABC: μὲν γὰρ P: γὰρ R: μὲν γὰρ οἱ SV 11 ἱροὶ] οἱ RSV καλευμένοι RSV 13 μέγα om. C 17 αὖ om. PRSV 18 δὴ om. S 19 ἐπιβαίνει ABC ὄπισθεν ABCRV(S) ἐφ' RV 20 παραβέβηκε ABC 21 παῖς ἀνδρὸς Πέρσεω PRSV 23 ἐξαιρέοι RSV 24 ὄπισθεν L 26 ἵππον RV

οὗτος πεζὸς ἦν· καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖσι δόρασι 2
ἀντὶ τῶν σαυρωτήρων ῥοιὰς εἶχον χρυσέας καὶ πέριξ συνε-
κλήιον τοὺς ἄλλους, οἱ δὲ εἰνακισχίλιοι ἐντὸς τούτων ἐόντες
ἀργυρέας ῥοιὰς εἶχον. εἶχον δὲ χρυσέας ῥοιὰς καὶ οἱ ἐς
τὴν γῆν τράποντες τὰς λόγχας, καὶ μῆλα οἱ ἄγχιστα ἑπό-
μενοι Ξέρξῃ. τοῖσι δὲ μυρίοισι ἐπετέτακτο ἵππος Περσέων
μυρίη. μετὰ δὲ τὴν ἵππον διελέλειπτο καὶ δύο σταδίους,
καὶ ἔπειτα ὁ λοιπὸς ὅμιλος ἤιε ἀναμίξ. ἐποιέετο δὲ τὴν 42
ὁδὸν ἐκ τῆς Λυδίης ὁ στρατὸς ἐπί τε ποταμὸν Κάϊκον καὶ
γῆν τὴν Μυσίην, ἀπὸ δὲ Καΐκου ὁρμώμενος, Κάνης ὄρος
ἔχων ἐν ἀριστερῇ, διὰ τοῦ Ἀταρνέος ἐς Καρήνην πόλιν.
ἀπὸ δὲ ταύτης διὰ Θήβης πεδίου ἐπορεύετο, Ἀτραμύττειόν
τε πόλιν καὶ Ἄντανδρον τὴν Πελασγίδα παραμειβόμενος.
τὴν Ἴδην δὲ λαβών, ἐς ἀριστερὴν χεῖρα ἤιε ἐς τὴν Ἰλιάδα 2
γῆν. καὶ πρῶτα μέν οἱ ὑπὸ τῇ Ἴδῃ νύκτα ἀναμείναντι
βρονταί τε καὶ πρηστῆρες ἐπεσπίπτουσι καί τινα αὐτοῦ
ταύτῃ συχνὸν ὅμιλον διέφθειραν. ἀπικομένου δὲ τοῦ 43
στρατοῦ ἐπὶ τὸν Σκάμανδρον, ὃς πρῶτος ποταμῶν, ἐπείτε
ἐκ Σαρδίων ὁρμηθέντες ἐπεχείρησαν τῇ ὁδῷ, ἐπέλιπε τὸ
ῥέεθρον οὐδ᾽ ἀπέχρησε τῇ στρατιῇ τε καὶ τοῖσι κτήνεσι
πινόμενος, ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ὡς ἀπίκετο Ξέρξης,
ἐς τὸ Πριάμου Πέργαμον ἀνέβη ἵμερον ἔχων θεήσασθαι.
θεησάμενος δὲ καὶ πυθόμενος ἐκείνων ἕκαστα τῇ Ἀθηναίῃ 2
τῇ Ἰλιάδι ἔθυσε βοῦς χιλίας, χοὰς δὲ οἱ μάγοι τοῖσι ἥρωσι
ἐχέαντο. ταῦτα δὲ ποιησαμένοισι νυκτὸς φόβος ἐς τὸ
στρατόπεδον ἐνέπεσε. ἅμα ἡμέρῃ δὲ ἐπορεύετο ἐνθεῦτεν,
ἐν ἀριστερῇ μὲν ἀπέργων Ῥοίτειον πόλιν καὶ Ὀφρύνειον

1 δούρασι C[1] P[1] 3 ἐόντες om. RSV: an ἰόντες? 4 εἰς PRV 5 τὴν om. ABC 7 διελέλειπτο Schweighaeuser: διέλειπέ τε AB: διέλειπτετε C: διέλειπε PRSV 11 Καρήνην Steph. Byz. s. v.: Καρίνην PRSV: Κάρνην ABC 12 Ἀτραμύττειόν RSV[c] (Ἀδραμ. V[1]): Ἀδραμύττειόν ABCP 16 ἐπεισπίπτουσι L (ἐπισ. B) τιν᾽ RV 18 τὸν] ποταμὸν ABCP 21 δὲ RSV 23 κείνων PRSV 24 χιὰς RV 25 ἐς τὸν R 26 ἐσέπεσε ABC δὲ ἡμέρῃ ἐνθεῦτεν ἐπορεύετο RSV 27 Ῥοίτιον ABCR

καὶ Δάρδανον, ἥ περ δὴ Ἀβύδῳ ὅμουρός ἐστι, ἐν δεξιῇ δὲ
Γέργιθας Τευκρούς.
44 Ἐπεὶ δ' ἐγένοντο ἐν Ἀβύδῳ, ἠθέλησε Ξέρξης ἰδέσθαι
πάντα τὸν στρατόν. καὶ προεπεποίητο γὰρ ἐπὶ κολωνοῦ
ἐπίτηδες αὐτῷ ταύτῃ προεξέδρη λίθου λευκοῦ (ἐποίησαν δὲ
Ἀβυδηνοὶ ἐντειλαμένου πρότερον βασιλέος), ἐνθαῦτα ὡς
ἵζετο, κατορῶν ἐπὶ τῆς ἠιόνος ἐθηεῖτο καὶ τὸν πεζὸν καὶ
τὰς νέας, θηεύμενος δὲ ἱμέρθη τῶν νεῶν ἅμιλλαν γινομένην
ἰδέσθαι. ἐπεὶ δὲ ἐγένετό τε καὶ ἐνίκων Φοίνικες Σιδώνιοι,
45 ἥσθη τῇ τε ἁμίλλῃ καὶ τῇ στρατιῇ. ὡς δὲ ὥρα πάντα μὲν
τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον, πάσας
δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων,
ἐνθαῦτα ὁ Ξέρξης ἑωυτὸν ἐμακάρισε, μετὰ δὲ τοῦτο ἐδάκρυσε.
46 μαθὼν δέ μιν Ἀρτάβανος ὁ πάτρως, ὃς τὸ πρῶτον γνώμην
ἀπεδέξατο ἐλευθέρως οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι
ἐπὶ τὴν Ἑλλάδα, οὗτος ὡνὴρ φρασθεὶς Ξέρξην δακρύσαντα
εἴρετο τάδε· Ὦ βασιλεῦ, ὡς πολλὸν ἀλλήλων κεχωρισμένα
ἐργάσαο νῦν τε καὶ ὀλίγῳ πρότερον· μακαρίσας γὰρ σεωυτὸν
2 δακρύεις. ὁ δὲ εἶπε· Ἐσῆλθε γάρ με λογισάμενον κατ-
οικτῖραι ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τούτων
γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται.
ὁ δὲ ἀμείβετο λέγων· Ἕτερα τούτου παρὰ τὴν ζόην πεπόν-
3 θαμεν οἰκτρότερα. ἐν γὰρ οὕτω βραχέϊ βίῳ οὐδεὶς οὕτως
ἄνθρωπος ἐὼν εὐδαίμων πέφυκε, οὔτε τούτων οὔτε τῶν
ἄλλων, τῷ οὐ παραστήσεται πολλάκις καὶ οὐκὶ ἅπαξ τεθνά-
ναι βούλεσθαι μᾶλλον ἢ ζώειν. αἵ τε γὰρ συμφοραὶ προσ-
πίπτουσαι καὶ αἱ νοῦσοι συνταράσσουσαι καὶ βραχὺν ἐόντα

2 Γέργιθάς τε καὶ Τευκρούς PRSV 3 ἐγένετο ABCP Ἀβύδῳ RSV Stob. flor. 98, 73 : Ἀβύδῳ μέσῃ ABCP 5 αὐτοῦ Abresch ἐξέδρη RSV δὲ καὶ RSV 8 γενομένην RSV 9 Σιδόνιοι R 10 τῇ τε Herwerden : τε τῇ L 14 πάτρος R 15 ἐλευθερίως RSV 16 ἀνὴρ SV Ξέρξεα PRSV 17 πολὺ L 18 ἑωυτὸν C^1 Stob. flor. 121, 40 19 κατοικτεῖραι L 22 ζώην RSV 23 οἰκτότερα RSV βραχὺ R 25 οὐκὶ] οὐκ RSV 26 ζόειν C : ζῆν PRSV 27 συνταράσσουσαι S : -ράσσουσι RV : -ράττουσαι rell.

μακρὸν δοκέειν εἶναι ποιεῦσι τὸν βίον. οὕτως ὁ μὲν θάνα- 4
τος μοχθηρῆς ἐούσης τῆς ζόης καταφυγὴ αἱρετωτάτη τῷ
ἀνθρώπῳ γέγονε, ὁ δὲ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθο-
νερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών. Ξέρξης δὲ ἀμείβετο λέγων· 47
Ἀρτάβανε, βιοτῆς μέν νυν ἀνθρωπηίης πέρι, ἐούσης τοι-
αύτης οἵην περ σὺ διαιρέαι εἶναι, παυσώμεθα, μηδὲ κακῶν
μεμνώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί· φράσον δέ
μοι τόδε· εἴ τοι ἡ ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω
ἐφάνη, εἶχες ἂν τὴν ἀρχαίην γνώμην, οὐκ ἐῶν με στρατεύ-
εσθαι ἐπὶ τὴν Ἑλλάδα, ἢ μετέστης ἄν; φέρε τοῦτό μοι
ἀτρεκέως εἰπέ. ὁ δὲ ἀμείβετο λέγων· Ὦ βασιλεῦ, ὄψις 2
μὲν ἡ ἐπιφανεῖσα τοῦ ὀνείρου, ὡς βουλόμεθα ἀμφότεροι,
τελευτήσειε· ἐγὼ δ' ἔτι καὶ ἐς τόδε δείματός εἰμι ὑπόπλεος
οὐδ' ἐντὸς ἐμεωυτοῦ, ἄλλα τε πολλὰ ἐπιλεγόμενος καὶ δὴ
καὶ ὁρῶν τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα.
Ξέρξης δὲ πρὸς ταῦτα ἀμείβετο τοισίδε· Δαιμόνιε ἀνδρῶν, 48
κοῖα ταῦτα δύο λέγεις εἶναί μοι πολεμιώτατα; κότερά τοι ὁ
πεζὸς μεμπτὸς κατὰ πλῆθός ἐστι, καὶ τὸ Ἑλληνικὸν στρά-
τευμα φαίνεται πολλαπλήσιον ἔσεσθαι τοῦ ἡμετέρου, ἢ
τὸ ναυτικὸν τὸ ἡμέτερον λείψεσθαι τοῦ ἐκείνων, ἢ καὶ
συναμφότερα ταῦτα; εἰ γάρ τοι ταύτῃ φαίνεται ἐνδεέστερα
εἶναι τὰ ἡμέτερα πρήγματα, στρατοῦ ἂν ἄλλου τις τὴν
ταχίστην ἄγερσιν ποιοῖτο. ὁ δ' ἀμείβετο λέγων· Ὦ βασιλεῦ, 49
οὔτε στρατὸν τοῦτον, ὅστις γε σύνεσιν ἔχοι, μέμφοιτ' ἂν
οὔτε τῶν νεῶν τὸ πλῆθος· ἤν τε πλεῦνας συλλέξῃς, τὰ δύο
τοι τὰ λέγω πολλῷ ἔτι πολεμιώτερα γίνεται. τὰ δὲ δύο

1 *δοκέειν μακρὸν* RSV 2 *ζώης* SV *τῶν ἀνθρώπων* C 6 *διαιρέεαι* CP *παυσόμεθα* C 7 *μεμνώμεθα* Eustath. Il. 767 : *μεμνεώμεθα* L 10 *ἢ* om. RSV *μοι τοῦτο* PRSV 13 *δ' ἔτι*] *δὲ* ABC *ὑπόπλεος* R : -*ως* rell. 15 *ὁρέων* PRSV *τοι* post *ἐόντα* P : om. RSV *ἐόντων* RSV 16 *Ξέρξης . . . πολεμιώτατα* om. V : *ἀμείβεται Ξέρξης* S *τοῖσδε* L 17 *δύο λέγεις εἶναί μοι* R : *λέγεις εἶναι δύο μοι* ABC : *λέγεις δύο εἶναι μοι* P 18 *κατὰ*] *κατὰ τὸ* CP 20 *τὸ ἡμέτερον* om. RSV 21 *ἐνδεέστερα φαίν.* PRSV 22 *ἄγερσιν τὴν ταχ.* RSV 23 *ποιοῦντο* C 24 *τὸν στρατὸν τοῦτον* RSV *ἔχει* ABC[c]P 25 *δὲ* ABCP

2 ταῦτα ἐστὶ γῆ τε καὶ θάλασσα. οὔτε γὰρ τῆς θαλάσσης
ἔστι λιμὴν τοσοῦτος οὐδαμόθι, ὡς ἐγὼ εἰκάζω, ὅστις ἐγειρο-
μένου χειμῶνος δεξάμενός σευ τοῦτο τὸ ναυτικὸν φερέγγυος
ἔσται διασῶσαι τὰς νέας. καίτοι οὐκὶ ἕνα αὐτὸν δεῖ εἶναι
[τὸν λιμένα], ἀλλὰ παρὰ πᾶσαν τὴν ἤπειρον παρ' ἣν δὴ
3 κομίζεαι. οὐκ ὦν δὴ ἐόντων τοι λιμένων ὑποδεξίων, μάθε
ὅτι αἱ συμφοραὶ τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ὤνθρωποι
τῶν συμφορέων. καὶ δὴ τῶν δύο τοι τοῦ ἑτέρου εἰρημένου
4 τὸ ἕτερον ἔρχομαι ἐρέων. γῆ δὴ πολεμίη τῇδέ τοι κατί-
σταται· εἰ θέλει τοι μηδὲν ἀντίξοον καταστῆναι, τοσούτῳ τοι
γίνεται πολεμιωτέρη ὅσῳ ἂν προβαίνῃς ἑκαστέρω, τὸ πρόσω
αἰεὶ κλεπτόμενος· εὐπρηξίης δὲ οὐκ ἔστι ἀνθρώποισι οὐδεμία
5 πληθώρη. καὶ δή τοι, ὡς οὐδενὸς ἐναντιευμένου, λέγω τὴν
χώρην πλεῦνα ἐν πλέονι χρόνῳ γινομένην λιμὸν τέξεσθαι.
ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριστος, εἰ βουλευόμενος μὲν ἀρρωδέοι,
πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα, ἐν δὲ τῷ ἔργῳ θρασὺς
50 εἴη. ἀμείβεται Ξέρξης τοισίδε· Ἀρτάβανε, οἰκότως μὲν σύ
γε τούτων ἕκαστα διαιρέαι, ἀτὰρ μήτε πάντα φοβέο μήτε
πᾶν ὁμοίως ἐπιλέγεο. εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεσ-
φερομένῳ πρήγματι τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι, ποιήσειας
ἂν οὐδαμὰ οὐδέν· κρέσσον δὲ πάντα θαρσέοντα ἥμισυ τῶν
δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ
2 μηδὲν παθεῖν. εἰ δὲ ἐρίζων πρὸς πᾶν τὸ λεγόμενον μὴ τὸ
βέβαιον ἀποδέξεις, σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως
καὶ ὁ ὑπεναντία τούτοισι λέξας. τοῦτο μέν νυν ἐπ' ἴσης
ἔχει· εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον; δοκέω

2 τοιοῦτος R S V 4 οὐχὶ ἕνεκα R V S (ἑνάκη) δεῖ γενέσθαι R S V 5 τὸν λιμένα del. Krueger παρὰ om. R S V δεῖ κομίσαι R S V 6 δὴ R quoque 7 οὐχὶ A B C P: οὐκ R S V 9 δὴ S: δὲ rell. καθ. R V 10 θέλει A C P: ἐθέλει R: θέλοι B: ἐθέλοι S V ἀντίζοον B R V 11 ὅσον R S V ἑκατέρω C R S V 12 δὲ R S V Stob. flor. 54, 31: γὰρ A B C P 13 ὡς] an καὶ? ἐναντιουμένου R S V 14 πλεῦνι Stob. 17 τοῖσδε L 18 διαιρέεαι A B C P φοβέω C (non R) 19 ἐπεισφερ. R S V 23 ποιεῖν Krueger τὸ πᾶν τὸ C μὴ τὸ] μήτε A B C 24 ἀποδέξη(ι)s C P R S V 26 κακῶs R V

μὲν οὐδαμῶς. τοῖσι τοίνυν βουλομένοισι ποιέειν ὡς τὸ
ἐπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα, τοῖσι δὲ ἐπιλεγομένοισί
τε πάντα καὶ ὀκνέουσι οὐ μάλα ἐθέλει. ὁρᾷς τὰ Περσέων 3
πρήγματα ἐς ὃ δυνάμιος προκεχώρηκε. εἰ τοίνυν ἐκεῖνοι
οἱ πρὸ ἐμεῦ γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι
καὶ σύ, ἢ μὴ χρεώμενοι γνώμῃσι τοιαύτῃσι ἄλλους συμ-
βούλους εἶχον τοιούτους, οὐκ ἄν κοτε εἶδες αὐτὰ ἐς τοῦτο
προελθόντα· νῦν δὲ κινδύνους ἀναρριπτέοντες ἐς τοῦτό σφεα
προηγάγοντο. μεγάλα γὰρ πρήγματα μεγάλοισι κινδύνοισι
ἐθέλει καταιρέεσθαι. ἡμεῖς τοίνυν ὁμοιεύμενοι ἐκείνοισι 4
ὥρην τε τοῦ ἔτεος καλλίστην πορευόμεθα καὶ καταστρεψά-
μενοι πᾶσαν τὴν Εὐρώπην νοστήσομεν ὀπίσω, οὔτε λιμῷ
ἐντυχόντες οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντες. τοῦτο
μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα, τοῦτο
δέ, τῶν ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος, τούτων τὸν
σῖτον ἕξομεν· ἐπ᾽ ἀροτῆρας δὲ καὶ οὐ νομάδας στρατευό-
μεθα ἄνδρας. λέγει Ἀρτάβανος μετὰ ταῦτα· Ὦ βασιλεῦ, **51**
ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα, σὺ δέ μευ συμβουλίην
ἔνδεξαι· ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα
λόγον ἐκτεῖναι. Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν
Ἀθηνέων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι. τού- 2
τους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν
ἐπὶ τοὺς πατέρας· καὶ γὰρ ἄνευ τούτων οἷοί τέ εἰμεν τῶν
ἐχθρῶν κατυπέρτεροι γίνεσθαι. ἢ γάρ σφεας, ἢν ἕπωνται,
δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν,
ἢ δικαιοτάτους συνελευθεροῦντας. ἀδικώτατοι μέν νυν γινό- 3
μενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ
γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν

3 ὀκνεῦσιν R S V 5 γινόμενοι οἱ C 8 σφεας A B C
10 καταρ. R κείνοισι P R S V 14 φερόμεθα πορευόμενοι P
15 ἐπιβέομεν R τοῦτον R S V 17 λέγει γὰρ C 18 συμβουλὴν
Herwerden 20 λόγων R 21 Ἀθηνέων Valla: Ἀθηναίων L
24 γενέσθαι R S V 27 οὐδὲν . . . γινόμενοι om. R S V
προβάλλουσι A B C 28 τὴν σὴν στρατιὴν δηλῆσαι μεγάλως
R S V

γίνονται. ἐς θυμὸν ὦν βαλεῦ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.

52 ἀμείβεται πρὸς ταῦτα Ξέρξης· Ἀρτάβανε, τῶν ἀπεφήναο γνωμέων σφάλλεαι κατὰ ταύτην δὴ μάλιστα, ὃς Ἴωνας φοβέαι μὴ μεταβάλωσι, τῶν ἔχομεν γνῶμα μέγιστον, τῶν σύ τε μάρτυς γίνεαι καὶ οἱ συστρατευσάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Σκύθας, ὅτι ἐπὶ τούτοισι ἡ πᾶσα Περσικὴ στρατιὴ ἐγένετο διαφθεῖραι καὶ περιποιῆσαι· οἱ δὲ δικαιοσύνην καὶ
2 πιστότητα ἐνέδωκαν, ἄχαρι δὲ οὐδέν. πάρεξ δὲ τούτου, ἐν τῇ ἡμετέρῃ καταλιπόντας τέκνα καὶ γυναῖκας καὶ χρήματα οὐδ' ἐπιλέγεσθαι χρὴ νεώτερόν τι ποιήσειν. οὕτω μηδὲ τοῦτο φοβέο, ἀλλὰ θυμὸν ἔχων ἀγαθὸν σῷζε οἶκόν τε τὸν ἐμὸν καὶ τυραννίδα τὴν ἐμήν· σοὶ γὰρ ἐγὼ μούνῳ ἐκ πάντων σκῆπτρα τὰ ἐμὰ ἐπιτρέπω.

53 Ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους· ἐπεὶ δέ οἱ παρῆσαν, ἔλεγέ σφι τάδε· Ὦ Πέρσαι, τῶνδ' ἐγὼ ὑμέων χρηίζων συνέλεξα, ἄνδρας τε γίνεσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι, ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια, ἀλλ' εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν· ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται.
2 τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως· ὡς γὰρ ἐγὼ πυνθάνομαι, ἐπ' ἄνδρας στρατευόμεθα ἀγαθούς, τῶν ἢν κρατήσωμεν, οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων. νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Περσίδα γῆν λελόγχασι.

1 ὦν βαλεῦ A P : ὦν βάλευ C^{c} : ὦν βασιλεῦ B^{1} : ὦ βασιλεῦ R S V : ὦ βασιλεῦ βάλευ C^{1} 2 παντελῶς R S V 3 πρὸς] καὶ A B C 4 γνώμην R S V σφάλεται R V^{1} κατ' αὐτὴν A B C 5 φοβέεαι P μεταβάλλωσι S V 7 an ὅτε? 9 pr. δὲ om. R V 10 pr. καὶ om. R S V 11 χρὴ R quoque 12 φοβέω C ἔχε A B C P^{1} 13 σὺ R ἐκ πάντων om. R S V 14 ἐπιτράπω P R S V 15 ταῦτας R ἀπολύσας R S V 18 χρήιζων A B P : χρήζων C R (-ω) S V γενέσθαι A B C 19 πρόσθεν R S V 21 ἔχομεν R S V τοῦτο πᾶσι P R S V σπευδέτω A B C 22 εἵνεκε R 23 ἐντεταγμένως R : ἐντετασμένως S V 24 ἄλλος ἡμῖν R V 26 Περσίδα γῆν] Πέρσας A B C P

54 Ταύτην μὲν τὴν ἡμέρην παρεσκευάζοντο ἐς τὴν διάβασιν, τῇ δὲ ὑστεραίῃ ἀνέμενον τὸν ἥλιον ἐθέλοντες ἰδέσθαι ἀνίσχοντα, θυμιήματά τε παντοῖα ἐπὶ τῶν γεφυρέων καταγίζοντες καὶ μυρσίνῃσι στορνύντες τὴν ὁδόν. ὡς δ' 2 ἐπανέτελλε ὁ ἥλιος, σπένδων ἐκ χρυσέης φιάλης Ξέρξης ἐς τὴν θάλασσαν εὔχετο πρὸς τὸν ἥλιον μηδεμίαν οἱ συντυχίην τοιαύτην γενέσθαι, ἥ μιν παύσει καταστρέψασθαι τὴν Εὐρώπην πρότερον ἢ ἐπὶ τέρμασι τοῖσι ἐκείνης γένηται. εὐξάμενος δὲ ἐσέβαλε τὴν φιάλην ἐς τὸν Ἑλλήσποντον καὶ χρύσεον κρητῆρα καὶ Περσικὸν ξίφος, τὸν ἀκινάκην καλέουσι. ταῦτα οὐκ ἔχω ἀτρεκέως διακρῖναι οὔτε εἰ τῷ 3 ἡλίῳ ἀνατιθεὶς κατῆκε ἐς τὸ πέλαγος οὔτε εἰ μετεμέλησέ οἱ τὸν Ἑλλήσποντον μαστιγώσαντι καὶ ἀντὶ τούτων τὴν θάλασσαν ἐδωρέετο. ὡς δὲ ταῦτά οἱ ἐπεποίητο, διέβαινον 55 κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸς τοῦ Πόντου ὁ πεζός τε καὶ ἡ ἵππος ἅπασα, κατὰ δὲ τὴν πρὸς τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ ἡ θεραπηίη. ἡγέοντο δὲ πρῶτα 2 μὲν οἱ μύριοι Πέρσαι, ἐστεφανωμένοι πάντες, μετὰ δὲ τούτους ὁ σύμμεικτος στρατὸς παντοίων ἐθνέων. ταύτην μὲν τὴν ἡμέρην οὗτοι, τῇ δὲ ὑστεραίῃ πρῶτοι μὲν οἵ τε ἱππόται καὶ οἱ τὰς λόγχας κάτω τρέποντες· ἐστεφάνωντο δὲ καὶ οὗτοι. μετὰ δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ 3 ἱρόν, ἐπὶ δὲ αὐτός τε Ξέρξης καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι, ἐπὶ δὲ τούτοισι ὁ ἄλλος στρατός. καὶ αἱ νέες ἅμα ἀνήγοντο ἐς τὴν ἀπεναντίον. ἤδη δὲ ἤκουσα καὶ ὕστατον διαβῆναι βασιλέα πάντων.

Ξέρξης δὲ ἐπεὶ διέβη ἐς τὴν Εὐρώπην, ἐθηεῖτο τὸν 56 στρατὸν ὑπὸ μαστίγων διαβαίνοντα. διέβη δὲ ὁ στρατὸς αὐτοῦ ἐν ἑπτὰ ἡμέρῃσι καὶ [ἐν] ἑπτὰ εὐφρόνῃσι, ἐλινύσας

1 παρεσκευάζετο A B C 3 τε om. C 4 σμυρσίνῃ R S V 7 πάσῃ R V: πάσῃν S 8 τοῖς R V 10 κρατῆρα R V 16 πρὸς τὸν A B C 19 σύμμικτος L (ξύμ. C) 20 πρῶτοι μὲν om. R S V 25 νῆες R S V ἠγάγοντο C 27 ἐπεὶ R quoque 29 ἐν om. Suid. s. v. ἐλινύοντας

2 οὐδένα χρόνον. ἐνθαῦτα λέγεται Ξέρξεω ἤδη διαβεβηκότος
τὸν Ἑλλήσποντον ἄνδρα εἰπεῖν Ἑλλησπόντιον· Ὦ Ζεῦ, τί
δὴ ἀνδρὶ εἰδόμενος Πέρσῃ καὶ οὔνομα ἀντὶ Διὸς Ξέρξην
θέμενος ἀνάστατον τὴν Ἑλλάδα θέλεις ποιῆσαι, ἄγων
πάντας ἀνθρώπους; καὶ γὰρ ἄνευ τούτων ἐξῆν τοι ποιέειν
ταῦτα.
57 Ὡς δὲ διέβησαν πάντες, ἐς ὁδὸν ὁρμημένοισι τέρας σφι
ἐφάνη μέγα, τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ
εὐσύμβλητον ἐόν· ἵππος γὰρ ἔτεκε λαγόν. εὐσύμβλητον
ὦν τῇδε [τοῦτο] ἐγένετο, ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ
τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα,
ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐς τὸν αὐτὸν χῶρον.
2 ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι· ἡμίονος
γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα, τὰ μὲν ἔρσενος, τὰ δὲ
58 θηλέης· κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος. τῶν ἀμφοτέρων
λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο, σὺν δέ οἱ ὁ
πεζὸς στρατός. ὁ δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων
2 παρὰ γῆν ἐκομίζετο, τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ. ὁ μὲν
γὰρ πρὸς ἑσπέρην ἔπλεε, ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος
τὴν ἄπιξιν, ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν· ὁ
δὲ κατ' ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς
ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου, ἐν δεξιῇ μὲν ἔχων
τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος, ἐν ἀριστερῇ δὲ Καρδίην
πόλιν, διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει
3 ἐὸν Ἀγορή. ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα
καλεόμενον καὶ Μέλανα ποταμόν, οὐκ ἀντισχόντα τότε τῇ
στρατιῇ τὸ ῥέεθρον ἀλλ' ἐπιλιπόντα, τοῦτον τὸν ποταμὸν
διαβάς, ἐπ' οὗ καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει, ἤιε
πρὸς ἑσπέρην, Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα

3 Ξέρξεα P R S V 4 ἐθέλεις R S V 5 τούτου R S V σοι R S V 7 ὡρμημένοισι C P R S V 9 συμβλητὸν R S V λαγών C P 10 τοῦτο om. P R S V 12 ἑωυτῷ R S V τρέχων om. C 13 ἔναντι ἐν C 14 διξᾶ R: διχᾶ S V 19 πρὸς] ἐς R S V 21 καὶ om. R 25 κόλπον τὸν om. R

λίμνην παρεξιών, ἐς ὃ ἀπίκετο ἐς Δορίσκον. ὁ δὲ 59
Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα, διὰ
δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος· ἐν τῷ τεῖχός τε
ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται, καὶ
Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ
ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο. ἔδοξε 2
ὦν τῷ Ξέρξῃ ὁ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ
ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα. τὰς μὲν δὴ
νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι
κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα
Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται
πόλις καὶ Ζώνη, τελευταία δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή.
ὁ δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων. ἐς τοῦτον τὸν αἰ- 3
γιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες. ὁ δὲ ἐν
τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο.
ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν, οὐκ ἔχω 60
εἰπεῖν τὸ ἀτρεκές (οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων),
σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη
ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες. ἐξηρίθμησαν δὲ τόνδε 2
τὸν τρόπον· συναγαγόντες ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων
καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν
ἔξωθεν κύκλον· περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους
αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον, ὕψος ἀνήκουσαν
ἀνδρὶ ἐς τὸν ὀμφαλόν. ταύτην δὲ ποιήσαντες ἄλλους 3
ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον, μέχρι οὗ πάντας
τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν. ἀριθμήσαντες δὲ κατὰ
ἔθνεα διέτασσον.

2 ἐστὶ] ἐπὶ C 4 ἐδεάμητο R : ἐδομέατο SV τὸ om. ABC 8 ἀναριθμῆσαι R : ἐναριθμῆσαι SV τάδε RSV 11 ἐκομίσαντο RSV 12 τελευτᾷ Stein Σέρειον CP[1] : δὲ ἔρρειον B[1] ὀνομαστί CRSV 13 ἦν om. RSV 16 πλῆθος ἐς] πλήθεος PRSV 19 ἐξηριθμήθησαν V τοῦτον RSV 20 συνήγαγόν τε AB: συνηγάγοντο PC (ξυν.) εἰς R 21 συννάξαντες Reiske : συνάξ. ABRSV : συνάψ. PC (ξυν.) 22 ἀφέντες RSV 25 ἐσεβίαζον C εἰς AB μέχρις ABCRSV 26 καὶ τὰ B

61 Οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευα-
σμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεο-
μένους, πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδω-
τοὺς ποικίλους, . . . λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ
δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ
φαρετρεῶνες ἐκρέμαντο· αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ
μεγάλα, ὀϊστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ
2 τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης. καὶ ἄρ-
χοντα παρείχοντο Ὀτάνεα, τὸν Ἀμήστριος πατέρα τῆς
Ξέρξεω γυναικός. ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων
Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων
3 Ἀρταῖοι. ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο
παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα
Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην,
τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ
Κηφεὺς ἔρσενος γόνου. ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην
62 ἔσχον. Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρα-
τεύοντο· Μηδικὴ γὰρ αὕτη ἡ σκευή ἐστι καὶ οὐ Περσική.
οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαι-
μενίδην, ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι, ἀπικο-
μένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους
τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα. αὐτοὶ περὶ σφέων
2 ὧδε λέγουσι Μῆδοι. Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν
ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο, ἀντὶ δὲ τῶν πίλων
μιτρηφόροι ἦσαν. Κισσίων δὲ ἦρχε Ἀνάφης ὁ Ὀτάνεω.
Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο, ἡγεμόνα παρεχό-
μενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτρο-
63 πεύσαντα. Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι
κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον

2 καλεομένας C 3 χιτῶνας L (χειτ. C) 4 καὶ θώρηκας add. I. C. Biel 6 βραχειας A B 7 πρὸς δὲ καὶ C 9 Ὀτάνην τὸν Ἀμάστριος R S V 10 πάλαι om. B 16 δὴ Stein : δὲ L 18 Μηδικοὶ R 19 ἄνδρα om. R S V 21 Μηδέης A B C P Ἀθηναίων B C R S V 22 τοὔνομα A B C αὐτοὶ δὲ R S V 25 Ἀναφάνης R S V 29 κράνεα om. A B C τινὰ τρόπον R S V

τινὰ βάρβαρον οὐκ εὐαπήγητον, ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ
ἐγχειρίδια παραπλήσια τῇσι Αἰγυπτίῃσι εἶχον, πρὸς δὲ
ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ καὶ λινέους θώρηκας.
οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων ἐκαλέοντο Σύριοι, ὑπὸ δὲ τῶν
βαρβάρων Ἀσσύριοι ἐκλήθησαν. [τούτων δὲ μεταξὺ Χαλ-
δαῖοι.] ἦρχε δέ σφεων Ὀτάσπης ὁ Ἀρταχαίεω. Βάκτριοι 64
δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχοτάτω τῶν Μηδικῶν ἔχοντες
ἐστρατεύοντο, τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βρα-
χέας. Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβα- 2
σίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας, ἀναξυρίδας
δὲ ἐνεδεδύκεσαν, τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια, πρὸς δὲ
καὶ ἀξίνας σαγάρις εἶχον. τούτους δὲ ἐόντας Σκύθας
Ἀμυργίους Σάκας ἐκάλεον· οἱ γὰρ Πέρσαι πάντας τοὺς
Σκύθας καλέουσι Σάκας. Βακτρίων δὲ καὶ Σακέων ἦρχε
Ὑστάσπης ὁ Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου. Ἰνδοὶ 65
δὲ εἵματα μὲν ἐνδεδυκότες ἀπὸ ξύλων πεποιημένα, τόξα δὲ
καλάμινα εἶχον καὶ ὀϊστοὺς καλαμίνους· ἐπὶ δὲ σίδηρος ἦν.
ἐσταλμένοι μὲν δὴ ἦσαν οὕτως Ἰνδοί, προσετετάχατο δὲ
συστρατευόμενοι Φαρναζάθρῃ τῷ Ἀρταβάτεω. Ἄριοι δὲ 66
τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι, τὰ δὲ ἄλλα κατά
περ Βάκτριοι. Ἀρίων δὲ ἦρχε Σισάμνης ὁ Ὑδάρνεος.
Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ
Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρα-
τεύοντο. τούτων δὲ ἦρχον οἵδε, Πάρθων μὲν καὶ Χορα- 2
σμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Σόγδων δὲ Ἀζάνης ὁ Ἀρ-
ταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος ὁ Ἀρταβάνου.

2 τῇσιν Αἰγυπτίοισι d: τοῖσι Αἰγυπτίοισι Aldus 4 καλέονται A B C 5 τούτων . . Χαλδαῖοι del. Stein 6 ὁ τάσπις C: ὁ τάπης R Ἀρταχαίου L 7 τοῖσι R ἀγχότατα A B C 8 καλάμιν C (it. 17) 9 μὲν om. A B C 10 ἀπιγμένας P R S V 11 ἐνδεδύκεσαν P R S V 12 καὶ om. R S V σαγάρεις A B C P: σαγγάρεις R S V 13 Αυμυργίους A[1] (?): Εὐμυργίους S V R (?) γὰρ] δὲ P R S V 14 καλοῦσι S V 17 σίδηρον A B C 19 Φαρναζάθην A B: -θη C 22 Σογδοί τε P: Σογδότοι C 24 μὲν] δὲ R S V 25 Σογδῶν C P Ἀρτάνης R S V Ἀργαίου S V 26 Δαδικαίων R Ἀρτύβιος R S V

67 Κάσπιοι δὲ σισύρνας τε ἐνδεδυκότες καὶ τόξα ἐπιχώρια
καλάμινα ἔχοντες καὶ ἀκινάκεας ἐστρατεύοντο. οὗτοι μὲν
οὕτω ἐσκευάδατο, ἡγεμόνα παρεχόμενοι Ἀριόμαρδον τὸν
Ἀρτυφίου ἀδελφεόν, Σαράγγαι δὲ εἵματα μὲν βεβαμ-
μένα ἔχοντες ἐνέπρεπον, πέδιλα δὲ ἐς γόνυ ἀνατείνοντα
εἶχον, τόξα δὲ καὶ αἰχμὰς Μηδικάς. Σαραγγέων δὲ ἦρχε
2 Φερενδάτης ὁ Μεγαβάζου. Πάκτυες δὲ σισυρνοφόροι
τε ἦσαν καὶ τόξα ἐπιχώρια εἶχον καὶ ἐγχειρίδια. Πά-
κτυες δὲ ἄρχοντα παρείχοντο Ἀρταΰντην τὸν Ἰθαμίτρεω.
68 Οὔτιοι δὲ καὶ Μύκοι τε καὶ Παρικάνιοι ἐσκευασμένοι
ἦσαν κατά περ Πάκτυες. τούτων δὲ ἦρχον οἵδε, Οὐτίων
μὲν καὶ Μύκων Ἀρσαμένης ὁ Δαρείου, Παρικανίων δὲ
69 Σιρομίτρης ὁ Οἰοβάζου. Ἀράβιοι δὲ ζειρὰς ὑπεζωμένοι
ἦσαν, τόξα δὲ παλίντονα εἶχον πρὸς δεξιά, μακρά. Αἰ-
θίοπες δὲ παρδαλέας τε καὶ λεοντέας ἐναμμένοι, τόξα δὲ
εἶχον ἐκ φοίνικος σπάθης πεποιημένα, μακρά, τετραπήχεων
οὐκ ἐλάσσω, ἐπὶ δὲ καλαμίνους ὀϊστοὺς σμικρούς, ἀντὶ δὲ
σιδήρου ἐπῆν λίθος ὀξὺς πεποιημένος, τῷ καὶ τὰς σφρηγῖδας
γλύφουσι· πρὸς δὲ αἰχμὰς εἶχον, ἐπὶ δὲ κέρας δορκάδος
ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχης· εἶχον δὲ καὶ ῥόπαλα
τυλωτά. τοῦ δὲ σώματος τὸ μὲν ἥμισυ ἐξηλείφοντο γύψῳ
2 ἰόντες ἐς μάχην, τὸ δὲ ἥμισυ μίλτῳ. Ἀραβίων δὲ καὶ
Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρσάμης ὁ
Δαρείου ⟨τε⟩ καὶ Ἀρτυστώνης τῆς Κύρου θυγατρός, τὴν
μάλιστα στέρξας τῶν γυναικῶν Δαρεῖος εἰκὼ χρυσέην
σφυρήλατον ἐποιήσατο. τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιό-

2 ἀκινάκας A B C P   οὕτω A B C   3 οὗτοι A B   4 Ἀρτυβίου R S V   5 ἐνέπρεπον ἔχοντες A B C   7 Μεγαβύζου B   9 Ἀρταύντην P : Ἀρταΰτην R V S (Ἀτρ.) : Ἀρτύντην A B C   Ἰθαμίτρεω Schweighaeuser : Ἰθαμάτρεω A B : θαμάτρεω C : Ἰτραμίτεω rell.   13 Οιβάζου C P R S V   σειρὰς C   ὑπεζωσμένοι P[1] R S V   14 πρὸς . . . εἶχον (16) om. R S V   προσδέξια L   15 alt. δὲ del. Krueger   17 μακρούς C P : μικρούς rell.   18 λίθος ἐπῆν R S V   σφραγῖδας R S V   21 γύψον R S V   22 τὸ δὲ Kallenberg : τὸ δὲ ἄλλο A B C : τὸ δ' ἕτερον P R (δὲ) S V   Ἀρραβίων P R V   24 τε add. Stein

πων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης, οἱ δὲ ἀπὸ ἡλίου ἀνατο- 70
λέων Αἰθίοπες (διξοὶ γὰρ δὴ ἐστρατεύοντο) προσετετάχατο
τοῖσι Ἰνδοῖσι, διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι,
φωνὴν δὲ καὶ τρίχωμα μοῦνον· οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰ-
θίοπες ἰθύτριχές εἰσι, οἱ δ' ἐκ τῆς Λιβύης οὐλότατον τρί-
χωμα ἔχουσι πάντων ἀνθρώπων. οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης 2
Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο, προμετ-
ωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι
ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ· καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ
κατέχρα, τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον· προ-
βλήματα δὲ ἀντ' ἀσπίδων ἐποιεῦντο γεράνων δοράς. Λίβυες 71
δὲ σκευὴν μὲν σκυτίνην ἤισαν ἔχοντες, ἀκοντίοισι δὲ ἐπικαύ-
τοισι χρεώμενοι. ἄρχοντα δὲ παρείχοντο Μασσάγην τὸν
Ὀαρίζου. Παφλαγόνες δὲ ἐστρατεύοντο ἐπὶ μὲν τῇσι 72
κεφαλῇσι κράνεα πεπλεγμένα ἔχοντες, ἀσπίδας δὲ σμικρὰς
αἰχμάς τε οὐ μεγάλας, πρὸς δὲ ἀκόντια καὶ ἐγχειρίδια, περὶ
δὲ τοὺς πόδας πέδιλα ἐπιχώρια ἐς μέσην κνήμην ἀνατείνοντα.
Λίγυες δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Σύριοι τὴν
αὐτὴν ἔχοντες Παφλαγόσι ἐστρατεύοντο. οἱ δὲ Σύριοι
οὗτοι ὑπὸ Περσέων Καππαδόκαι καλέονται. Παφλαγόνων 2
μέν νυν καὶ Ματιηνῶν Δῶτος ὁ Μεγασίδρου ἦρχε, Μαριαν-
δυνῶν δὲ καὶ Λιγύων καὶ Συρίων Γωβρύης ὁ Δαρείου τε καὶ
Ἀρτυστώνης. Φρύγες δὲ ἀγχοτάτω τῆς Παφλαγονικῆς 73
σκευὴν εἶχον, ὀλίγον παραλλάσσοντες. οἱ δὲ Φρύγες, ὡς
Μακεδόνες λέγουσι, ἐκαλέοντο Βρίγες χρόνον ὅσον Εὐρω-
πήιοι ἐόντες σύνοικοι ἦσαν Μακεδόσι, μεταβάντες δὲ ἐς τὴν

3 διαλάσσοντες B R V 4 γὰρ om. C[1] 7 προμετώπια A B C: προμετωπίδα R V 9 τῇσι λοφιῇσι P R S V 11 ἀντ' . . . Λίβυες δὲ om. S V 12 ἦισαν A B: ἦσαν C P 13 εἶχον R S V Μασάγην C: Μασάγγην P R S V 14 Ἀρίζου C: Ἀορίζου P R S V ἐστρατεύοντο om. R S V 15 ἔχοντες κράνεα πεπλ. P R S V τε A B C μακρὰς C: μικρὰς rell. 16 τε] δὲ P R S V 18 Μαντιηνοὶ R 18 et 19 Σύροι L 20 οὗτοι om. A B C 21 Μαντ. C R Μεγασίδου P R S V 22 Σύρων L Γοβρύης P: βρύης A B C 24 ὀλίγην R [V] 25 Βρίχες C: Φρίγες A B Εὐρώπειοι A B: Εὐρώπιοι R S V 26 συνοίκησαν A B C (ξυν.)

Ἀσίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον [ἐς Φρύγας].
Ἀρμένιοι δὲ κατά περ Φρύγες ἐσεσάχατο, ἐόντες Φρυγῶν
ἄποικοι. τούτων συναμφοτέρων ἦρχε Ἀρτόχμης, Δαρείου
74 ἔχων θυγατέρα. Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον
ὅπλα. οἱ δὲ Λυδοὶ Μηίονες ἐκαλεῦντο τὸ πάλαι, ἐπὶ δὲ
Λυδοῦ τοῦ Ἄτυος ἔσχον τὴν ἐπωνυμίην, μεταβαλόντες τὸ
οὔνομα. Μυσοὶ δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι εἶχον κράνεα
ἐπιχώρια, ἀσπίδας δὲ σμικράς, ἀκοντίοισι δὲ ἐχρέωντο ἐπι-
2 καύτοισι. οὗτοι δέ εἰσι Λυδῶν ἄποικοι, ἀπ' Ὀλύμπου δὲ
ὄρεος καλέονται Ὀλυμπιηνοί. Λυδῶν δὲ καὶ Μυσῶν ἦρχε
Ἀρταφρένης ὁ Ἀρταφρένεος, ὃς ἐς Μαραθῶνα ἐσέβαλε ἅμα
75 Δάτι. Θρήικες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι ἀλωπεκέας
ἔχοντες ἐστρατεύοντο, περὶ δὲ τὸ σῶμα κιθῶνας, ἐπὶ δὲ
ζειρὰς περιβεβλημένοι ποικίλας, περὶ δὲ τοὺς πόδας τε καὶ
τὰς κνήμας πέδιλα νεβρῶν, πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας
2 καὶ ἐγχειρίδια σμικρά. οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν
Ἀσίην ἐκλήθησαν Βιθυνοί, τὸ δὲ πρότερον ἐκαλέοντο, ὡς
αὐτοὶ λέγουσι, Στρυμόνιοι, οἰκέοντες ἐπὶ Στρυμόνι· ἐξανα-
στῆναι δέ φασι ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν.
Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης ὁ Ἀρταβάνου
76 . . . ἀσπίδας δὲ ὠμοβοΐνας εἶχον σμικράς, καὶ προβόλους
δύο λυκιοεργέας ἕκαστος εἶχε, ἐπὶ δὲ τῇσι κεφαλῇσι κράνεα
χάλκεα· πρὸς δὲ τοῖσι κράνεσι ὦτά τε καὶ κέρεα προσῆν
βοὸς χάλκεα, ἐπῆσαν δὲ καὶ λόφοι· τὰς δὲ κνήμας ῥάκεσι
φοινικέοισι κατειλίχατο. ἐν τούτοισι τοῖσι ἀνδράσι Ἄρεός
77 ἐστι χρηστήριον. Καβηλέες δὲ οἱ Μηίονες, Λασόνιοι δὲ

1 ἐς Φρύγας del. Gomperz 3 ἔχων Δαρείου A B C 4 εἶχον om. R 5 Μηίονες C: Μη(ι)όνες rell. ἐπεκαλεῦντο C P[1] τὸ om. A B C P 6 ἔχον R τοὔνομα R V 8 μικράς L 9 οὗτοι μὲν C Οὐλύμπου C P S V 10 οὔρεος C P R S V Οὐλ. C P 13 χιτῶνας R S V 15 τὰς om. A B C 16 μικρά L μὲν om. C Steph. Byz. s. v. Στρυμών 19 ἐξ ἠθέων φασὶν R S V 20 Βασάκης C: Βαγασσάκης P S V 21 lacunam statuit de Pauw: Πισίδαι δὲ ἀσπίδας Stein μικράς R V 22 λυκιοεργέας coni. Athen. 486: λυκοεργέας P R S V Athen.: λυκεργέας A B C 23 πρὸς] ἐπὶ R V [S] 26 Καμηλέες R S V Μηϊόνες C: Μη(ι)όνες rell. Λασόνιοι P C[c]: Λασόνειοι A B C[1]: Λασίνιοι R S V

καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν, τὴν ἐγώ, ἐπεὰν
κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι, τότε σημανέω.
Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορ-
πέατο· εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια, περὶ δὲ τῇσι
κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας. τούτων πάν-
των ἦρχε Βάδρης ὁ Ὑστάνεος. Μόσχοι δὲ περὶ μὲν τῇσι 78
κεφαλῇσι κυνέας ξυλίνας εἶχον, ἀσπίδας δὲ καὶ αἰχμὰς
σμικράς· λόγχαι δὲ ἐπῆσαν μεγάλαι. Τιβαρηνοὶ δὲ καὶ
Μάκρωνες καὶ Μοσσύνοικοι κατά περ Μόσχοι ἐσκευασμένοι
ἐστρατεύοντο. τούτους δὲ συνέτασσον ἄρχοντες οἵδε, Μό-
σχους μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος ὁ Δαρείου τε παῖς
καὶ Πάρμυος τῆς Σμέρδιος τοῦ Κύρου, Μάκρωνας δὲ καὶ
Μοσσυνοίκους Ἀρταΰκτης ὁ Χεράσμιος, ὃς Σηστὸν τὴν ἐν
Ἑλλησπόντῳ ἐπετρόπευε. Μᾶρες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι 79
κράνεα ἐπιχώρια πλεκτὰ εἶχον, ἀσπίδας δὲ δερματίνας
σμικρὰς καὶ ἀκόντια. Κόλχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι
κράνεα ξύλινα, ἀσπίδας δὲ ὠμοβοΐνας σμικρὰς αἰχμάς τε
βραχέας, πρὸς δὲ μαχαίρας εἶχον. Μαρῶν δὲ καὶ Κόλχων
ἦρχε Φαρανδάτης ὁ Τεάσπιος. Ἀλαρόδιοι δὲ καὶ Σάσπειρες
κατά περ Κόλχοι ὡπλισμένοι ἐστρατεύοντο. τούτων δὲ
Μασίστιος ὁ Σιρομίτρεω ἦρχε. τὰ δὲ νησιωτικὰ ἔθνεα 80
τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα, νήσων δὲ ἐν
τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς,
ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα. τού-
των δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης ὁ Βαγαίου, ὃς ἐν
Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ
μάχῃ.

Ταῦτα ἦν τὰ κατ᾽ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ 81
τεταγμένα ἐς τὸν πεζόν. τούτου ὦν τοῦ στρατοῦ ἦρχον

3 Μινύαι R S V ἐνεπορπέατο R S V 8 μικράς R S V 9 Μοσύνοικοι C P S 10 συνετάσσοντο C R S V 11 Ἀριόβαρδος R S V 13 Μοσυνοίκους P R S V Αὐτάρκης ὁ Χοράσμιος R S V 16 σμικρὰς C: μικρὰς rell. 17 μικρὰς L 18 πρὸς δὲ καὶ Aldus 19 Φερενδάτης P R S V δὲ] μὲν R 20 ὁπλ. A B 26 τουτέων R V 28 τε om. A B C 29 τὸν] τὸ A B

μὲν οὗτοι οἵ περ εἰρέαται καὶ οἱ διατάξαντες καὶ ἐξαριθμή-
σαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέ-
ξαντες, ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι. τελέων
δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες. ἦσαν μὲν δὴ οὗτοι
82 οἵ περ εἰρέαται ἄρχοντες, ἐστρατήγεον δὲ τούτων τε καὶ τοῦ
σύμπαντος στρατοῦ τοῦ πεζοῦ Μαρδόνιός τε ὁ Γωβρύεω καὶ
Τριτανταίχμης ὁ Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ στρα-
τεύεσθαι ἐπὶ τὴν Ἑλλάδα καὶ Σμερδομένης ὁ Ὀτάνεω,
Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδες, Ξέρξῃ δὲ ἐγί-
νοντο ἀνεψιοί, καὶ Μασίστης ὁ Δαρείου τε καὶ Ἀτόσσης
παῖς καὶ Γέργις ὁ Ἀριάζου καὶ Μεγάβυζος ὁ Ζωπύρου.
83 οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν
μυρίων. τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγ-
μένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος, ἐκαλέοντο δὲ
ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε· εἴ τις αὐτῶν ἐξέλειπε
τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ, ἄλλος ἀνὴρ ἀραίρητο,
καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες.
2 κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι καὶ
αὐτοὶ ἄριστοι ἦσαν. σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρη-
ται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέ-
πρεπον. ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ
θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην. σῖτα δέ σφι,
χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια
ἦγον.

84 Ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα· πλὴν οὐ πάντα παρείχετο
ἵππον, ἀλλὰ τοσάδε μοῦνα, Πέρσαι μὲν τὴν αὐτὴν ἐσκευα-
σμένοι καὶ ὁ πεζὸς αὐτῶν· πλὴν ἐπὶ τῇσι κεφαλῇσι εἶχον

1 μὲν om. PRSV 2 χιλιάδας τε καὶ μυριάδας C 3 δὲ] τε RSV 5 τε om. RSV 6 Γοβρ. BP 8 ζερδομένης ABC Ὀτάνεω P^c : -νεος rell. 10 Μασσίσης RSV Ἀτόσσης τε καὶ Δαρείου ABC 11 Γέργης RS[V] Ἀρίζου ABC 12 στρατοῦ πεζοῦ ABC 15 διὰ τάδε ἐπὶ τοῦδε ABC ἐξέλειπε B : ἐξέλιπε rell. 16 βιασθεὶς CP : βιαθεὶς R : βιωθεὶς SV ἀναίρητο CP 17 pr. οὔτε om. RSV 20 πολλὸν χρυσὸν (τε om.) ABC 21 παλακὰς CV[1] 26 μοῦνον C

μετεξέτεροι [ἔνιοι] αὐτῶν καὶ χάλκεα καὶ σιδήρεα ἐξεληλαμένα
ποιήματα. εἰσὶ δέ τινες νομάδες ἄνθρωποι, Σαγάρτιοι καλεό- 85
μενοι, ἔθνος μὲν Περσικὸν καὶ φωνῇ, σκευὴν δὲ μεταξὺ
ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς· οἳ
παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην, ὅπλα δὲ οὐ νομίζουσι
ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων, χρέωνται
δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων. ταύτῃσι πίσυνοι 2
ἔρχονται ἐς πόλεμον· ἡ δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε·
ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι, βάλλουσι τὰς σειρὰς
ἐπ' ἄκρῳ βρόχους ἐχούσας· ὅτευ δ' ἂν τύχῃ, ἤν τε ἵππου ἤν
τε ἀνθρώπου, ἐπ' ἑωυτὸν ἕλκει· οἱ δὲ ἐν ἕρκεσι ἐμπαλασ-
σόμενοι διαφθείρονται. τούτων μὲν αὕτη ἡ μάχη, καὶ
ἐπετετάχατο ἐς τοὺς Πέρσας. Μῆδοι δὲ τήν περ ἐν τῷ 86
πεζῷ εἶχον σκευήν, καὶ Κίσσιοι ὡσαύτως. Ἰνδοὶ δὲ σκευῇ
μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ κέλητας
καὶ ἅρματα· ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι
ἄγριοι. Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ,
καὶ Κάσπιοι ὁμοίως. Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ 2
πεζῷ· ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα. ὣς δ' αὔτως
†Κάσπιοι† καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ.
Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ,
ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτι οὐ λειπομένας ἵππων.
ταῦτα τὰ ἔθνεα μοῦνα ἵππευε, ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο 87
ὀκτὼ μυριάδες, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων. οἱ
μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα, Ἀράβιοι δὲ
ἔσχατοι ἐπετετάχατο. ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων
τὰς καμήλους ὕστεροι ἐτετάχατο, ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν.

1 *μετεξέτεροι* om. A B C P *ἔνιοι* del. Wesseling 2 *Σαργάτιοι* R S V 3 an [*καὶ*]? *ἔχουσι μεταξὺ* C 5 *δὲ οὐνομάζουσιν* C R 6 *ἐκτὸς ἐγχειριδίου* R S V 7 *ἱμάτων* C R *τῇσι* P R S V 10 *ἄκρων* R^c (m. 1) 11 *ἐν* om. P^1 R S V *ἐμπαλλασσόμενοι* R S V 12 *ἡ* om. A B C 15 *τὴν αὐτὴν* R S V 16 *τοῖς* R S V 18 *αὐτοὶ*] *οὗτοι* R S V 20 *Κάσπειροι* Reiz: *Κάσιοι* Larcher 21 *καὶ*] *ἦν καὶ* A B C 22 *ταχυτῆτα* A B C 23 *ἱππεύει* A B C P 25 *κατὰ . . . ἐπετετάχατο* om. B C 26 *ἐτετάχατο* P R S V 27 *φοβοῖτο* R S V

88 ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες.
ὁ δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν
Σάρδισι νοσέων. ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων, ἐς συμφορὴν
ἐνέπεσε ἀνεθέλητον. ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ
ἵππου ὑπέδραμε κύων, καὶ ὁ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε
καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα, πεσὼν δὲ αἷμά
2 τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε ἡ νοῦσος. τὸν δὲ ἵππον
αὐτίκα κατ᾽ ἀρχὰς ἐποίησαν οἱ οἰκέται ὡς ἐκέλευε· ἐς τὸν
χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην ἀπαγαγόντες, ἐν
τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα. Φαρνούχης μὲν οὕτω
παρελύθη τῆς ἡγεμονίης.

89 Τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι
καὶ χίλιαι, παρείχοντο δὲ αὐτὰς οἵδε, Φοίνικες μὲν σὺν
Συρίοισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας, ὧδε ἐσκευα-
σμένοι· περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω
πεποιημένας τρόπον τὸν Ἑλληνικόν, ἐνδεδυκότες δὲ θώρηκας
λινέους, ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια.
2 οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον, ὡς αὐτοὶ λέγουσι, ἐπὶ
τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης
οἰκέουσι τὰ παρὰ θάλασσαν. τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον
καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται. Αἰγύπτιοι
3 δὲ νέας παρείχοντο διηκοσίας. οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι
κεφαλῇσι κράνεα χηλευτά, ἀσπίδας δὲ κοίλας, τὰς ἴτυς
μεγάλας ἐχούσας, καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγά-
λους. τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν, μαχαίρας
90 δὲ μεγάλας εἶχον. οὗτοι μὲν οὕτω ἐστάλατο, Κύπριοι δὲ
παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν, ἐσκευασμένοι ὧδε.

2 σφισι PRV καταλέλ. A^{1}SV 3 ὡρμ. L ἐς Herwerden: ἐπὶ L 4 περιέπεσε ABC 6 ὀρθῶς RSV 8–9 ὡς ἐκέλευε· ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐ. τ. π. κ. τ. δεσπότην ABC 9 ἀγαγόντες RSV σὺν PRSV 10 γόνασι ABRSV ἀπέτεμον SV 17 ἀσπίδας τε SV 20 τὰ RSV Eust. Dion. 905: τὸ rell. 22 τοῖσι R 23 πλεκτὰ χηλευτά A^{1}B 24 τύκους CP 26 ἐστάλατο Dobree: ἐσταλάδατο P^1(?) RSV: ἐστελάδατο ABCP^z

τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν, οἱ δὲ ἄλλοι εἶχον κιθῶνας, τὰ δὲ ἄλλα κατά περ Ἕλληνες. τούτων δὲ τοσάδε ἔθνεά ἐστι, οἱ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων, οἱ δὲ ἀπὸ Ἀρκαδίης, οἱ δὲ ἀπὸ Κύθνου, οἱ δὲ ἀπὸ Φοινίκης, οἱ δὲ ἀπὸ Αἰθιοπίης, ὡς αὐτοὶ Κύπριοι λέγουσι. Κίλικες δὲ ἑκατὸν παρείχοντο νέας. οὗτοι δ' αὖ περὶ μὲν τῇσι κεφαλῇσι 91 κράνεα ἐπιχώρια, λαισήιά τε εἶχον ἀντ' ἀσπίδων, ὠμοβοέης πεποιημένα, καὶ κιθῶνας εἰρινέους ἐνδεδυκότες· δύο δὲ ἀκόντια ἕκαστος καὶ ξίφος εἶχον, ἀγχοτάτω τῇσι Αἰγυπτίῃσι μαχαίρῃσι πεποιημένα. οὗτοι [μὲν] τὸ παλαιὸν Ὑπαχαιοὶ ἐκαλέοντο, ἐπὶ δὲ Κίλικος τοῦ Ἀγήνορος ἀνδρὸς Φοίνικος ἔσχον τὴν ἐπωνυμίην. Πάμφυλοι δὲ τριήκοντα παρείχοντο νέας Ἑλληνικοῖσι ὅπλοισι ἐσκευασμένοι. οἱ δὲ Πάμφυλοι οὗτοι εἰσὶ τῶν ἐκ Τροίης ἀποσκεδασθέντων ἅμα Ἀμφιλόχῳ καὶ Κάλχαντι. Λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα, θωρηκοφόροι τε ἐόντες 92 καὶ κνημιδοφόροι, εἶχον δὲ τόξα κρανέϊνα καὶ ὀϊστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια, ἐπὶ δὲ αἰγὸς δέρματα περὶ τοὺς ὤμους αἰωρεύμενα, περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους· ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον. Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτης γεγονότες, ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἔσχον τὴν ἐπωνυμίην. Δωριέες δὲ οἱ ἐκ τῆς Ἀσίης τριήκοντα παρείχοντο νέας, 93 ἔχοντές τε Ἑλληνικὰ ὅπλα καὶ γεγονότες ἀπὸ Πελοποννήσου. Κᾶρες δὲ ἑβδομήκοντα παρείχοντο νέας, τὰ μὲν ἄλλα κατά περ Ἕλληνες ἐσταλμένοι, εἶχον δὲ καὶ δρέπανα καὶ ἐγχειρίδια. οὗτοι δὲ οἵτινες πρότερον ἐκαλέοντο, ἐν τοῖσι πρώτοισι τῶν λόγων εἴρηται. Ἴωνες δὲ ἑκατὸν νέας 94 παρείχοντο, ἐσκευασμένοι ὡς Ἕλληνες. Ἴωνες δὲ ὅσον

2 *χιτῶνας* R S V : *κιτάριας* de Pauw Poll. x 163 coll. 3 *εἰσι* A B C *Ἀθηνέων* P : *-ναίων* rell. 6 *δ' αὖ*] *δὲ* R S V 7 *ὠμοβοείης* d : *ὠμοβοίης* L 9 *τοῖσι* S *Αἰγυπτίοισι* R S V *μαχαίρῃσι* om. R S V 10 *μὲν* om. R S V : *τὸ μὲν* Herwerden 11 *ἀπὸ* R S V *ἀνδρὸς τοῦ Ἀγ. ἀνδρὸς* R V 12 et 13 *Παμφύλιοι* R S V 16 *κρανέϊα* C 17 *δέρμα . . . αἰωρεύμενον* A B C 19 *ἐστεφανωμένους* R S V 28 *δὲ ὅσον μὲν*] *μὲν ὅσον* C

μὲν χρόνον ἐν Πελοποννήσῳ οἴκεον τὴν νῦν καλεομένην
Ἀχαιίην καὶ πρὶν ἢ Δαναόν τε καὶ Ξοῦθον ἀπικέσθαι ἐς
Πελοπόννησον, ὡς Ἕλληνες λέγουσι, ἐκαλέοντο Πελασγοὶ
95 Αἰγιαλέες, ἐπὶ δὲ Ἴωνος τοῦ Ξούθου Ἴωνες. νησιῶται δὲ
ἑπτακαίδεκα παρείχοντο νέας, ὡπλισμένοι ὡς Ἕλληνες, καὶ
τοῦτο Πελασγικὸν ἔθνος, ὕστερον δὲ Ἰωνικὸν ἐκλήθη κατὰ
τὸν αὐτὸν λόγον καὶ οἱ δυωδεκαπόλιες Ἴωνες οἱ ἀπ' Ἀθη-
νέων. Αἰολέες δὲ ἑξήκοντα νέας παρείχοντο, ἐσκευασμένοι
τε ὡς Ἕλληνες καὶ τὸ πάλαι καλεόμενοι Πελασγοί, ὡς
2 Ἑλλήνων λόγος. Ἑλλησπόντιοι δὲ πλὴν Ἀβυδηνῶν (Ἀβυ-
δηνοῖσι γὰρ προσετέτακτο ἐκ βασιλέος κατὰ χώρην μένουσι
φύλακας εἶναι τῶν γεφυρέων) οἱ δὲ λοιποὶ ⟨οἱ⟩ ἐκ τοῦ
Πόντου στρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέας, ἐσκευα-
σμένοι δὲ ἦσαν ὡς Ἕλληνες. οὗτοι δὲ Ἰώνων καὶ Δωριέων
96 ἄποικοι. ἐπεβάτευον δὲ ἐπὶ πασέων τῶν νεῶν Πέρσαι καὶ
Μῆδοι καὶ Σάκαι. τούτων δὲ ἄριστα πλεούσας παρείχοντο
νέας Φοίνικες καὶ Φοινίκων Σιδώνιοι. τούτοισι πᾶσι καὶ
τοῖσι ἐς τὸν πεζὸν τεταγμένοισι αὐτῶν ἐπῆσαν ἑκάστοισι
ἐπιχώριοι ἡγεμόνες, τῶν ἐγώ, οὐ γὰρ ἀναγκαίῃ ἐξέργομαι ἐς
2 ἱστορίης λόγον, οὐ παραμέμνημαι. οὔτε γὰρ ἔθνεος ἑκάστου
ἐπάξιοι ἦσαν οἱ ἡγεμόνες, ἔν τε ἔθνεϊ ἑκάστῳ ὅσαι περ
πόλιες τοσοῦτοι καὶ ἡγεμόνες ἦσαν. εἵποντο δὲ ὡς οὐ
στρατηγοὶ ἀλλ' ὥσπερ οἱ ἄλλοι στρατευόμενοι δοῦλοι, ἐπεὶ
στρατηγοί γε οἱ τὸ πᾶν ἔχοντες κράτος καὶ ἄρχοντες τῶν
ἐθνέων ἑκάστων, ὅσοι αὐτῶν ἦσαν Πέρσαι, εἰρέαταί μοι.
97 τοῦ δὲ ναυτικοῦ ἐστρατήγεον οἵδε, Ἀριαβίγνης τε ὁ Δαρείου
καὶ Πρηξάσπης ὁ Ἀσπαθίνεω καὶ Μεγάβαζος ὁ Μεγαβάτεω
καὶ Ἀχαιμένης ὁ Δαρείου, τῆς μὲν Ἰάδος τε καὶ Καρικῆς

7 αἱ RSV δυώδεκα πόλιες PRSV: δυωδεκαπόλεες AB: δυώδεκα πόλεες C Ἀθηναίων CRSV 9 alt. ὡς] ὡς ὁ C 10 Ἀβυδηνοὶ γὰρ C 12 οἱ add. Wesseling 18 ἐποίησαν R: ἐπήισαν SV 19 ἐξείργομαι ABRSV 21 ἐπάξιοι Portus: ἀπάξιοι L οἱ . . . ἦσαν (22) om. R 24 γε R: δε (?) V: τε ABCP: om. S 25 μοι] μοῦνοι C 26 οἵδε om. ABC 27 Ἀπαθήνεω R: Ἀσπαθήνεω SV^c 28 ἀίδος V: ἀοίδος R Καρίης RSV

στρατιῆς Ἀριαβίγνης ὁ Δαρείου τε παῖς καὶ τῆς Γωβρύεω
θυγατρός· Αἰγυπτίων δὲ ἐστρατήγεε Ἀχαιμένης, Ξέρξεω ἐὼν
ἀπ' ἀμφοτέρων ἀδελφεός, τῆς δὲ ἄλλης στρατιῆς ἐστρατήγεον
οἱ δύο. τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ
ἱππαγωγὰ πλοῖα σμικρὰ συνελθόντα ἐς τὸν ἀριθμὸν ἐφάνη
τρισχίλια. τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺς στρατηγοὺς 98
οἵδε ἦσαν ὀνομαστότατοι, Σιδώνιος Τετράμνηστος Ἀνύσου,
καὶ Τύριος Ματτὴν Σιρώμου, καὶ Ἀράδιος Μέρβαλος Ἀγ-
βάλου, καὶ Κίλιξ Συέννεσις Ὠρομέδοντος, καὶ Λύκιος
Κυβερνίσκος Σίκα, καὶ Κύπριοι Γόργος τε ὁ Χέρσιος καὶ
Τιμῶναξ ὁ Τιμαγόρεω, καὶ Καρῶν Ἱστιαῖός τε ὁ Τύμνεω
καὶ Πίγρης ὁ Ὑσσελδώμου καὶ Δαμασίθυμος ὁ Κανδαύλεω.
τῶν μέν νυν ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡς οὐκ 99
ἀναγκαζόμενος, Ἀρτεμισίης δέ, τῆς μάλιστα θῶμα ποιεῦμαι
ἐπὶ τὴν Ἑλλάδα στρατευσαμένης γυναικός, ἥτις ἀπο-
θανόντος τοῦ ἀνδρὸς αὐτή τε ἔχουσα τὴν τυραννίδα καὶ
παιδὸς ὑπάρχοντος νεηνίεω ὑπὸ λήματός τε καὶ ἀνδρηίης
ἐστρατεύετο, οὐδεμιῆς οἱ ἐούσης ἀναγκαίης. οὔνομα μὲν δὴ 2
ἦν αὐτῇ Ἀρτεμισίη, θυγάτηρ δὲ ἦν Λυγδάμιος, γένος δὲ ἐξ
Ἁλικαρνησσοῦ τὰ πρὸς πατρός, τὰ μητρόθεν δὲ Κρῆσσα.
ἡγεμόνευε δὲ Ἁλικαρνησσέων τε καὶ Κῴων καὶ Νισυρίων τε
καὶ Καλυδνίων, πέντε νέας παρεχομένη. καὶ συναπάσης τῆς 3
στρατιῆς, μετά γε τὰς Σιδωνίων, νέας εὐδοξοτάτας παρείχετο,
πάντων δὲ τῶν συμμάχων γνώμας ἀρίστας βασιλέϊ ἀπεδέξατο.
τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν, τὸ ἔθνος ἀπο-
φαίνω πᾶν ἐὸν Δωρικόν, Ἁλικαρνησσέας μὲν Τροιζηνίους,
τοὺς δὲ ἄλλους Ἐπιδαυρίους.

1 ὁ] τε ὁ A B C   τε om. C   Γοβρ. A B C P   5 μακρὰ A B C P: del. Kallenberg   ἐφάνη ἐς τὸν ἀρ. R S V   7 Ἀλλήσου P R S V   8 Ματγὴν A: Μάπην P R S V   Σειρώμου d: Σιρώνου P R S V: Εἰρώμου Noeldeke   Ἀρίδιος P R S V   Νέρβαλος C P   Ἀρβάλου P R S V   9 Ὡρομ. R V   11 Τιμωνᾶς R S V   12 Πίγρης ὁ υσελδ. C: Π. ὁ σελδ. P: Πιγρησσὸς σελδ. R S V   13 ταχιαρχέων P R S V   οὐκὶ R V   18 οἱ om. A B C   ἀνάγκης C   19 ἐξ om. A B C   21 Νισυρίῳ R   22 Καλῦδνίων C^1 24 τε A B C P   27 δὲ om. R

100 Ἐς μὲν τοσόνδε ὁ ναυτικὸς στρατὸς εἴρηται· Ξέρξης δέ,
ἐπεὶ ἠριθμήθη τε καὶ διετάχθη ὁ στρατός, ἐπεθύμησε αὐτός
σφεας διεξελάσας θεήσασθαι. μετὰ δὲ ἐποίεε ταῦτα, καὶ
διεξελαύνων ἐπὶ ἅρματος παρὰ ἔθνος ἓν ἕκαστον ἐπυνθάνετο,
καὶ ἀπέγραφον οἱ γραμματισταί, ἕως ἐξ ἐσχάτων ἐς ἔσχατα
2 ἀπίκετο καὶ τῆς ἵππου καὶ τοῦ πεζοῦ. ὡς δὲ ταῦτά οἱ
ἐπεποίητο, τῶν νεῶν κατελκυσθεισέων ἐς θάλασσαν, ἐνθαῦτα
ὁ Ξέρξης μετεκβὰς ἐκ τοῦ ἅρματος ἐς νέα Σιδωνίην ἵζετο
ὑπὸ σκηνῇ χρυσέῃ καὶ παρέπλεε παρὰ τὰς πρῴρας τῶν νεῶν,
ἐπειρωτῶν τε ἑκάστας ὁμοίως καὶ τὸν πεζὸν καὶ ἀπογραφό-
3 μενος. τὰς δὲ νέας οἱ ναύαρχοι ἀναγαγόντες ὅσον τε τέσσερα
πλέθρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνεκώχευον, τὰς πρῴρας ἐς γῆν
τρέψαντες πάντες μετωπηδὸν καὶ ἐξοπλίσαντες τοὺς ἐπι-
βάτας ὡς ἐς πόλεμον. ὁ δ' ἐντὸς τῶν πρῳρέων πλέων
ἐθηεῖτο καὶ τοῦ αἰγιαλοῦ.

101 Ὡς δὲ καὶ ταύτας διεξέπλωσε καὶ ἐξέβη ἐκ τῆς νεός,
μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος συστρατευόμενον
αὐτῷ ἐπὶ τὴν Ἑλλάδα, καλέσας δ' αὐτὸν εἴρετο τάδε· Δημά-
ρητε, νῦν μοι σὲ ἡδύ τι ἐστὶ εἰρέσθαι τὰ θέλω. σὺ εἶς Ἕλλην
τε, καὶ ὡς ἐγὼ πυνθάνομαι σεῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων
τῶν ἐμοὶ ἐς λόγους ἀπικνεομένων, πόλιος οὔτ' ἐλαχίστης οὔτ'
2 ἀσθενεστάτης. νῦν ὦν μοι τόδε φράσον, εἰ Ἕλληνες ὑπο-
μενέουσι χεῖρας ἐμοὶ ἀνταειρόμενοι. οὐ γάρ, ὡς ἐγὼ δοκέω,
οὐδ' εἰ πάντες Ἕλληνες καὶ οἱ λοιποὶ οἱ πρὸς ἑσπέρης οἰ-
κέοντες ἄνθρωποι συλλεχθείησαν, οὐκ ἀξιόμαχοί εἰσι ἐμὲ
3 ἐπιόντα ὑπομεῖναι, μὴ ἐόντες ἄρθμιοι. ἐθέλω μέντοι καὶ
τὸ ἀπὸ σεῦ, ὁκοῖόν τι λέγεις περὶ αὐτῶν, πυθέσθαι. ὁ μὲν
ταῦτα εἰρώτα, ὁ δὲ ὑπολαβὼν ἔφη· βασιλεῦ, κότερα ἀλη-

2 ἠριθμήθη Schaefer : ἠρίθμησε L τε om. RSV 4 ἓν om. RSV 8 μεταβὰς R 10 ὁμοίως ὡς PRV : ὡς S 11 ἀνάγοντες RSV τε om. PRSV τέσσαρα CV 12 ἀνεκόχευον τὰς πρόρας R 16 νεώς RSV 18 ὦ Δημάρητε S 19 τι om. RSV ἐπείρεσθαι P 21 ἀπικομένων SVR (ἀπηκ.) οὐκ ἐλαχ. (οὔτ' ἀσθεν. om.) RSV 24 alt. οἱ om. RSV 26 μήτι γε μὴ Boeckh θέλω ABCP 27 περὶ αὐτῶν λέγεις ABC

θείῃ χρήσωμαι πρὸς σὲ ἢ ἡδονῇ; ὁ δέ μιν ἀληθείῃ χρήσα-
σθαι ἐκέλευε, φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι ἢ πρότερον
ἦν. ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος, ἔλεγε τάδε· Βασιλεῦ, 102
ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα
τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται, τῇ
Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφός ἐστι, ἀρετὴ δὲ ἔπ-
ακτός ἐστι, ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ·
τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν
δεσποσύνην. αἰνέω μέν νυν πάντας τοὺς Ἕλληνας τοὺς 2
περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους, ἔρχομαι δὲ
λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους, ἀλλὰ περὶ Λακε-
δαιμονίων μούνων, πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς
δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι, αὖτις
δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες
πάντες τὰ σὰ φρονέωσι. ἀριθμοῦ δὲ πέρι μὴ πύθῃ ὅσοι 3
τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τέ εἰσι· ἤν τε γὰρ τύχωσι
ἐξεστρατευμένοι χίλιοι, οὗτοι μαχήσονταί τοι, ἤν τε ἐλάσ-
σονες τούτων, ἤν τε καὶ πλεῦνες. ταῦτα ἀκούσας Ξέρξης 103
γελάσας ἔφη· Δημάρητε, οἷον ἐφθέγξαο ἔπος, ἄνδρας
χιλίους στρατιῇ τοσῇδε μαχήσεσθαι. ἄγε, εἰπέ μοι, σὺ φῂς
τούτων τῶν ἀνδρῶν βασιλεὺς αὐτὸς γενέσθαι. σὺ ὦν
ἐθελήσεις αὐτίκα μάλα πρὸς ἄνδρας δέκα μάχεσθαι; καίτοι
εἰ τὸ πολιτικὸν ὑμῖν πᾶν ἐστι τοιοῦτον οἷον σὺ διαιρέεις, σέ
γε τὸν κείνων βασιλέα πρέπει πρὸς τὸ διπλήσιον ἀντιτάσ-
σεσθαι κατὰ νόμους τοὺς ὑμετέρους. εἰ γὰρ κείνων ἕκαστος 2
δέκα ἀνδρῶν τῆς στρατιῆς τῆς ἐμῆς ἀντάξιός ἐστι, σὲ δέ γε

1 χρήσομαι C P R S V χρῆσθαι P R S V 2 φὰς om. R S V 4 διαχρήσασθαι A B C Stob. flor. vii. 58 cod. Escor.: χρήσασθαι rell. με κελεύεις P R S V 6 ἀεί R V κοτε om. A B C σύνεστιν R S V Stob. ἐπακτός L 8 τε om. P R S V 9 pr. τοὺς om. A B C P 10 κείνους P R S V Δωρικοὺς del. Herwerden 13 δέξωνται A B 15 τὰ σὰ φρον. πάντες R S V 20 μαχήσασθαι R V[1]: μαχέσασθαι S σὺ] οὐ R S V 21 αὐτὸς βασ. C P 22 θέλεις R V: ἐθέλεις S μαχήσασθαι R: μαχέσασθαι S: μαχήσεσθαι V 23 διερέεις R S V 25 ἐκείνων R S V 26 δέ om. P R S V

δίζημαι εἴκοσι εἶναι ἀντάξιον· καὶ οὕτω μὲν ὀρθοῖτ᾽ ἂν ὁ
λόγος ὁ παρὰ σεῦ εἰρημένος. εἰ δὲ τοιοῦτοί τε ἐόντες καὶ
μεγάθεα τοσοῦτοι, ὅσοι σύ τε καὶ οἳ παρ᾽ ἐμὲ φοιτῶσι
Ἑλλήνων ἐς λόγους, αὐχέετε τοσοῦτον, ὅρα μὴ μάτην κόμ-
3 πος ὁ λόγος οὗτος εἰρημένος ᾖ. ἐπεὶ φέρε ἴδω παντὶ τῷ
οἰκότι· κῶς ἂν δυναίατο χίλιοι ἢ καὶ μύριοι ἢ καὶ πεντακισ-
μύριοι, ἐόντες γε ἐλεύθεροι πάντες ὁμοίως καὶ μὴ ὑπ᾽ ἑνὸς
ἀρχόμενοι, στρατῷ τοσῷδε ἀντιστῆναι; ἐπεί τοι πλεῦνες
περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι, ἐόντων ἐκείνων πέντε
4 χιλιάδων. ὑπὸ μὲν γὰρ ἑνὸς ἀρχόμενοι κατὰ τρόπον τὸν
ἡμέτερον γενοίατ᾽ ἂν δειμαίνοντες τοῦτον καὶ παρὰ τὴν
ἑωυτῶν φύσιν ἀμείνονες καὶ ἴοιεν ἀναγκαζόμενοι μάστιγι
ἐς πλεῦνας ἐλάσσονες ἐόντες· ἀνειμένοι δὲ ἐς τὸ ἐλεύθερον
οὐκ ἂν ποιέοιεν τούτων οὐδέτερα. δοκέω δὲ ἔγωγε καὶ
ἀνισωθέντας πλήθεϊ χαλεπῶς ἂν Ἕλληνας Πέρσῃσι μού-
5 νοισι μάχεσθαι. ἀλλὰ παρ᾽ ἡμῖν [μὲν μούνοισι] τοῦτό
ἐστι τὸ σὺ λέγεις, ἔστι γε μέντοι οὐ πολλὸν ἀλλὰ σπά-
νιον· εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελή-
σουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι· τῶν σὺ ἐὼν
104 ἄπειρος πολλὰ φλυηρέεις. πρὸς ταῦτα Δημάρητος λέγει·
Ὦ βασιλεῦ, ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ
φίλα τοι ἐρέω. σὺ δὲ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων
2 τοὺς ἀληθεστάτους, ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι. καί-
τοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους, αὐτὸς
μάλιστα ἐξεπίστεαι, οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι

1 ἀντάξιον] δίκαιον R S V ὀρθοῖτο ὁ λόγος παρὰ R S V 2 σέο λεγόμενος A B C 3 οἷος R S V τε om. A B C ἐμοὶ R S V 4 αὐχεῖτε L 5 ᾖ] εἴη A B C P τὸ R 6 εἰκότι S πῶς R S V ἂν om. A B C P δυνέατο A B C καὶ om. C ἢ καὶ πεντακισμ. om. R S V 7 ἐόντες δὲ πάντες ἐλεύθ. C 9 παρὰ Valckenaer 10 ἀρχόμενος R V 12–13 μάστιγι πλεῦνας C: μαστιγέες πλεῦνες R S V 13 τὲ R S V ἐλευθέριον A B C 14 ποιέειεν B : ποιέειν R S V 15 ἂν ισωθέντας A B P 16 μὲν μούνοισι om. A B C 17 μὲν A B C πολλῶν suprascr. C[1] 18 οἳ] εἰ R V θελήσουσι A B C P 20 πολλὰ om. d φλυηρεῖς R S V 22 τοὺς λόγους R S V 24 τὰ om. A B C

πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι, πατὴρ δὲ ⟨ὁ⟩
σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε. οὐκ ὦν
οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέ-
εσθαι, ἀλλὰ στέργειν μάλιστα. ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι 3
ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι, ἑκών τε εἶναι
οὐδ᾽ ἂν μουνομαχέοιμι. εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ
ἐποτρύνων ἀγών, μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων
τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστός φησι τριῶν ἄξιος εἶναι.
ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν 4
εἰσι κακίονες ἀνδρῶν, ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων.
ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροί εἰσι· ἔπεστι γάρ
σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον
ἢ οἱ σοὶ σέ. ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ· ἀνώγει δὲ 5
τὠυτὸ αἰεί, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ
μάχης, ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι.
σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, ἀλλὰ σιγᾶν
θέλω τὸ λοιπόν· νῦν δὲ ἀναγκασθεὶς ἔλεξα. γένοιτο μέντοι
κατὰ νόον τοι, βασιλεῦ.

Ὁ μὲν δὴ ταῦτα ἀμείψατο, Ξέρξης δὲ ἐς γέλωτά τε 105
ἔτρεψε καὶ οὐκ ἐποιήσατο ὀργὴν οὐδεμίαν, ἀλλ᾽ ἠπίως αὐτὸν
ἀπεπέμψατο. τούτῳ δὲ ἐς λόγους ἐλθὼν Ξέρξης καὶ ὕπ-
αρχον ἐν τῷ Δορίσκῳ τούτῳ καταστήσας Μασκάμην τὸν
Μεγαδόστεω, τὸν δὲ ὑπὸ Δαρείου σταθέντα καταπαύσας, ἐξή-
λαυνε τὸν στρατὸν διὰ τῆς Θρηίκης ἐπὶ τὴν Ἑλλάδα.
κατέλιπε δὲ ἄνδρα τοιόνδε Μασκάμην γενόμενον, τῷ μούνῳ 106
Ξέρξης δῶρα πέμπεσκε ὡς ἀριστεύοντι πάντων ὅσους αὐτὸς

1 δὲ] τε A B C ὁ add. Bekker 2 βίου R V 3 εἰκός S 5 ὑπόσχομαι R V[1] οὐτεοισι A B C 6 μονομ. C[1] R S V 8 φασι Valckenaer 9 καὶ om. C μαχεόμενοι A B C: μαχό (sic) R 10 εἰσι et ἀνδρῶν om. R ἄριστοί εἰσιν R S V 14 οὐδὲ R ἀνδρῶν P 15 τάξει L 16 ἀλλὰ Reiske: ἅμα A B C: τ᾽ ἄλλα rell. 17 ἐθέλω P R S V τε A B C γίνοιτο R V 18 νόμον R τοι om. R S V 19 Ξέρξης . . . ἔτρεψε om. R τε om. S V 20 ἐτρέψατο P S V οὐδεμίην P R S V 21 τούτων C R 22 τὸν om. C 23 Μεγαλόστεω R S V 25 μούνῳ om. A B C 26 Ξέρξη R ἀρίστωι ὄντι A B C

κατέστησε ἢ Δαρεῖος ὑπάρχους, πέμπεσκε δὲ ἀνὰ πᾶν
ἔτος· ὡς δὲ καὶ Ἀρτοξέρξης ὁ Ξέρξεω τοῖσι Μασκαμείοισι
ἐκγόνοισι. κατέστασαν γὰρ ἔτι πρότερον ταύτης τῆς ἐλά-
σιος ὕπαρχοι ἐν τῇ Θρηίκῃ καὶ τοῦ Ἑλλησπόντου παν-
2 ταχῇ. οὗτοι ὦν πάντες, οἵ τε ἐκ Θρηίκης καὶ τοῦ Ἑλ-
λησπόντου, πλὴν τοῦ ἐν Δορίσκῳ ὑπὸ Ἑλλήνων ὕστερον
ταύτης τῆς στρατηλασίης ἐξαιρέθησαν· τὸν δὲ ἐν Δορίσκῳ
[Μασκάμην] οὐδαμοί κω ἐδυνάσθησαν ἐξελεῖν, πολλῶν
πειρησαμένων. διὰ τοῦτο δέ οἱ τὰ δῶρα πέμπεται παρὰ
107 τοῦ βασιλεύοντος αἰεὶ ἐν Πέρσῃσι. τῶν δὲ ἐξαιρεθέντων
ὑπὸ Ἑλλήνων οὐδένα βασιλεὺς Ξέρξης ἐνόμισε εἶναι ἄνδρα
ἀγαθὸν εἰ μὴ Βόγην μοῦνον τὸν ἐξ Ἠιόνος. τοῦτον δὲ
αἰνέων οὐκ ἐπαύετο καὶ τοὺς περιεόντας αὐτοῦ ἐν Πέρσῃσι
παῖδας ἐτίμα μάλιστα, ἐπεὶ καὶ ἄξιος ἐπαίνου μεγάλου ἐγέ-
νετο Βόγης· ὃς ἐπειδὴ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων καὶ
Κίμωνος τοῦ Μιλτιάδεω, παρεὸν αὐτῷ ὑπόσπονδον ἐξελθεῖν
καὶ νοστῆσαι ἐς τὴν Ἀσίην, οὐκ ἠθέλησε, μὴ δειλίῃ δόξειε
2 περιεῖναι βασιλέϊ, ἀλλὰ διεκαρτέρεε ἐς τὸ ἔσχατον. ὡς δ'
οὐδὲν ἔτι φορβῆς ἐνῆν ἐν τῷ τείχεϊ, συννήσας πυρὴν
μεγάλην ἔσφαξε τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ τὰς παλλακὰς
καὶ τοὺς οἰκέτας καὶ ἔπειτα ἐσέβαλε ἐς τὸ πῦρ, μετὰ δὲ
ταῦτα τὸν χρυσὸν ἅπαντα τὸν ἐκ τοῦ ἄστεος καὶ τὸν ἄργυ-
ρον ἔσπειρε ἀπὸ τοῦ τείχεος ἐς τὸν Στρυμόνα, ποιήσας δὲ
ταῦτα ἑωυτὸν ἐσέβαλε ἐς τὸ πῦρ. οὕτω μὲν οὗτος δικαίως
108 αἰνέεται ἔτι καὶ ἐς τόδε ὑπὸ Περσέων. Ξέρξης δὲ ἐκ τοῦ
Δορίσκου ἐπορεύετο ἐπὶ τὴν Ἑλλάδα, τοὺς δὲ αἰεὶ γινομέ-
νους ἐμποδὼν συστρατεύεσθαι ἠνάγκαζε. ἐδεδούλωτο γάρ,
ὡς καὶ πρότερόν μοι δεδήλωται, ἡ μέχρι Θεσσαλίης πᾶσα

3 κατέστησαν C 4 τοῦ om. C πανταχῇ . . . Ἑλλησπόντου om. C R S V 5 τοῦ om. A B (?) 7 ἐξη(ι)ρέθησαν L ἐν om. C 8 Μασκ. del. Herwerden ἠδυν. R S V 9 πειρησομ. R S V δή Stein 10 αἰὲν R S V 14 μάλιστα om. P^t R S V ἐπαίνου R S V: αἴνου rell. 16 παρεὼν R V 19 συνήσας A^1 C R 20 μεγάλην om. R S V παλακὰς C^1 21 δὲ om. A B C 24 ἐπέβαλε C 26 γενομένους R

καὶ ἦν ὑπὸ βασιλέα δασμοφόρος, Μεγαβάζου τε καταστρε-
ψαμένου καὶ ὕστερον Μαρδονίου. παραμείβετο δὲ πορευό- 2
μενος ἐκ Δορίσκου πρῶτα μὲν τὰ Σαμοθρηίκια τείχεα, τῶν
ἐσχάτη πεπόλισται πρὸς ἑσπέρης πόλις τῇ οὔνομά ἐστι
Μεσαμβρίη. ἔχεται δὲ ταύτης Θασίων πόλις Στρύμη, διὰ
δέ σφεων τοῦ μέσου Λίσος ποταμὸς διαρρέει, ὃς τότε οὐκ
ἀντέσχε τὸ ὕδωρ παρέχων τῷ Ξέρξεω στρατῷ ἀλλ' ἐπέλιπε.
ἡ δὲ χώρη αὕτη πάλαι μὲν ἐκαλέετο Γαλλαϊκή, νῦν δὲ 3
Βριαντική· ἔστι μέντοι τῷ δικαιοτάτῳ τῶν λόγων καὶ αὕτη
Κικόνων. διαβὰς δὲ τοῦ Λίσου ποταμοῦ τὸ ῥέεθρον ἀπεξη- 109
ρασμένον πόλιας Ἑλληνίδας τάσδε παραμείβετο, Μαρώνειαν,
Δίκαιαν, Ἄβδηρα. ταύτας τε δὴ παρεξήιε καὶ κατὰ ταύτας
λίμνας ὀνομαστὰς τάσδε, Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης
κειμένην Ἰσμαρίδα, κατὰ δὲ Δίκαιαν Βιστονίδα, ἐς τὴν
ποταμοὶ δύο ἐσιεῖσι τὸ ὕδωρ, Τραῦός τε καὶ Κόμψατος.
κατὰ δὲ Ἄβδηρα λίμνην μὲν οὐδεμίαν ἐοῦσαν ὀνομαστὴν
παραμείψατο Ξέρξης, ποταμὸν δὲ Νέστον ῥέοντα ἐς θάλασ-
σαν. μετὰ δὲ ταύτας τὰς χώρας Θασίων τὰς ἠπειρώτιδας 2
πόλις παρήιε, τῶν ἐν μιῇ λίμνη ἐοῦσα τυγχάνει ὡσεὶ τριή-
κοντα σταδίων μάλιστά κῃ τὴν περίοδον, ἰχθυώδης τε καὶ
κάρτα ἁλμυρή· ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα ἀνεξή-
ρηνε. τῇ δὲ πόλι ταύτῃ οὔνομά ἐστι Πίστυρος. ταύτας
μὲν δὴ τὰς πόλιας τὰς παραθαλασσίας τε καὶ Ἑλληνίδας ἐξ
εὐωνύμου χειρὸς ἀπέργων παρεξήιε· ἔθνεα δὲ Θρηίκων δι' 110
ὧν τῆς χώρης ὁδὸν ἐποιέετο τοσάδε, Παῖτοι, Κίκονες, Βί-

1 Μεγαβύζου RSV 2 δὲ om. C 3 πρῶτον RSV 4 ἑσπέρης Stein: ἑσπέρηι ABP: ἑσπέρη rell. 6 διαιρέει AB 8 Γαλδαϊκή AB: Χαλδαική C 11 πόλεις RV: πόλις S παρημ. ABC 12 Δικαίαν ABC: Δικάιαν P (it. 14) ταῦτά τε ABC 13 δὲ λίμνας C Στρύμνης C 15 ἐσιεῖσι τὸ Schweighaeuser: ἐσεῖσι τὸ ABC: ἐσείσιτο RSV: εἰσεῖσι τὸ P ὕδωρ om. RSV στραῦός ABC: Τραῦσός Stein Κόμψαντος AB: Κόψαντος RSV 16 οὐνομαστὴν PRSV 17 Μέστον RSV 18 ταῦτα ABC Θασίων Stein: ἰὼν L 19 πόλεις RV τυγχάνει ἐοῦσα ὅση RSV 21 ἀνεξήρανε R: -ραινε S 22 πόλει CRV Πύστιρος ABV 23 τὰς πόλιας om. P[t]S 25 ὁδὸν om. RSV Κίκονες, Βίστονες, Σαπαῖοι om. RSV

στονες, Σαπαῖοι, Δερσαῖοι, Ἠδωνοί, Σάτραι. τούτων οἱ μὲν
παρὰ θάλασσαν κατοικημένοι ἐν τῇσι νηυσὶ εἵποντο· οἱ δὲ
αὐτῶν τὴν μεσόγαιαν οἰκέοντες καταλεχθέντες τε ὑπ' ἐμεῦ,
πλὴν Σατρέων οἱ ἄλλοι πάντες πεζῇ ἀναγκαζόμενοι εἵποντο.
111 Σάτραι δὲ οὐδενός κω ἀνθρώπων ὑπήκοοι ἐγένοντο, ὅσον
ἡμεῖς ἴδμεν, ἀλλὰ διατελεῦσι τὸ μέχρι ἐμεῦ αἰεὶ ἐόντες
ἐλεύθεροι μοῦνοι Θρηίκων· οἰκέουσί τε γὰρ ὄρεα ὑψηλά,
ἴδῃσί τε παντοίῃσι καὶ χιόνι συνηρεφέα, καὶ εἰσὶ τὰ πολέμια
2 ἄκροι. οὗτοι οἱ τοῦ Διονύσου τὸ μαντήιόν εἰσι ἐκτημένοι·
τὸ δὲ μαντήιον τοῦτο ἔστι μὲν ἐπὶ τῶν ὀρέων τῶν ὑψηλοτά-
των, Βησσοὶ δὲ τῶν Σατρέων εἰσὶ οἱ προφητεύοντες τοῦ
ἱροῦ, πρόμαντις δὲ ἡ χρέωσα κατά περ ἐν Δελφοῖσι, καὶ
οὐδὲν ποικιλώτερον.
112 Παραμειψάμενος δὲ ὁ Ξέρξης τὴν εἰρημένην δεύτερα
τούτων παραμείβετο τείχεα τὰ Πιέρων, τῶν ἑνὶ Φάγρης
ἐστὶ οὔνομα καὶ ἑτέρῳ Πέργαμος. ταύτῃ μὲν δὴ παρ' αὐτὰ
τὰ τείχεα τὴν ὁδὸν ἐποιέετο, ἐκ δεξιῆς χειρὸς τὸ Πάγγαιον
ὄρος ἀπέργων, ἐὸν μέγα τε καὶ ὑψηλόν, ἐν τῷ χρύσεά τε
καὶ ἀργύρεα ἔνι μέταλλα, τὰ νέμονται Πίερές τε καὶ Ὀδό-
113 μαντοι καὶ μάλιστα Σάτραι. ὑπεροικέοντας δὲ τὸ Πάγγαιον
πρὸς βορέω ἀνέμου Παίονας Δόβηράς τε καὶ Παιόπλας
παρεξιὼν ἤιε πρὸς ἑσπέρην, ἐς ὃ ἀπίκετο ἐπὶ ποταμόν τε
Στρυμόνα καὶ πόλιν Ἠιόνα, τῆς ἔτι ζωὸς ἐὼν ἦρχε Βόγης,
2 τοῦ περ ὀλίγῳ πρότερον τούτων λόγον ἐποιεύμην. ἡ δὲ γῆ
αὕτη ἡ περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς, κατατεί-
νουσα τὰ μὲν πρὸς ἑσπέρην ἐπὶ ποταμὸν Ἀγγίτην ἐκδιδόντα
ἐς τὸν Στρυμόνα, τὰ δὲ πρὸς μεσαμβρίην τείνουσα ἐς αὐτὸν
τὸν Στρυμόνα· ἐς τὸν οἱ Μάγοι ἐκαλλιερέοντο σφάζοντες
114 ἵππους λευκούς. φαρμακεύσαντες δὲ ταῦτα ἐς τὸν ποταμὸν

3 μεσόγεαν R 6 διατελέουσι A B C 8 τε om. R S V 9 οἳ P κεκτημένοι A B C 11 Βισσοὶ R S V 15 παρημ. A B ἑνὶ Φάγρης Dietsch (καὶ ἑνὶ Φ. Leopardus): καινιφάγρης L 16 παρ' αὐτὰ] παρὰ A B C 21 ὄπλας A B C 23 ζωιὸς R V 24 ὀλίγον S[V] λέγων R V (?) 25 Φυλίς C: Φιλλίς R S V 28 φράζοντες C

καὶ ἄλλα πολλὰ πρὸς τούτοισι ἐν Ἐννέα ὁδοῖσι τῇσι Ἠδω-
νῶν ἐπορεύοντο κατὰ τὰς γεφύρας, τὸν Στρυμόνα εὑρόντες
ἐζευγμένον. Ἐννέα δὲ ὁδοὺς πυνθανόμενοι τὸν χῶρον
τοῦτον καλέεσθαι τοσούτους ἐν αὐτῷ παῖδάς τε καὶ παρθέ-
νους ἀνδρῶν τῶν ἐπιχωρίων ζώοντας κατώρυσσον. Περ- 2
σικὸν δὲ τὸ ζώοντας κατορύσσειν, ἐπεὶ καὶ Ἄμηστριν τὴν
Ξέρξεω γυναῖκα πυνθάνομαι γηράσασαν δὶς ἑπτὰ Περσέων
παῖδας, ἐόντων ἐπιφανέων ἀνδρῶν, ὑπὲρ ἑωυτῆς τῷ ὑπὸ γῆν
λεγομένῳ εἶναι θεῷ ἀντιχαρίζεσθαι κατορύσσουσαν. ὡς δὲ 115
ἀπὸ τοῦ Στρυμόνος ἐπορεύετο ὁ στρατός, ἐνθαῦτα πρὸς ἡλίου
δυσμέων ἐστὶ αἰγιαλὸς ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν
Ἑλλάδα παρεξήιε· αὕτη δὲ καὶ ἡ κατύπερθε ταύτης καλέεται
Βισαλτίη. ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποσιδηίου ἐξ ἀρι- 2
στερῆς χειρὸς ἔχων ἤιε διὰ Συλέος πεδίου καλεομένου,
Στάγιρον πόλιν Ἑλλάδα παραμειβόμενος, καὶ ἀπίκετο ἐς
Ἄκανθον, ἅμα ἀγόμενος τούτων ἕκαστον τῶν ἐθνέων καὶ
τῶν περὶ τὸ Πάγγαιον ὄρος οἰκεόντων, ὁμοίως καὶ τῶν πρό-
τερον κατέλεξα, τοὺς μὲν παρὰ θάλασσαν ἔχων οἰκημένους
ἐν νηυσὶ στρατευομένους, τοὺς δ᾽ ὑπὲρ θαλάσσης πεζῇ ἑπο-
μένους. τὴν δὲ ὁδὸν ταύτην, τῇ βασιλεὺς Ξέρξης τὸν 3
στρατὸν ἤλασε, οὔτε συγχέουσι Θρήικες οὔτ᾽ ἐπισπείρουσι,
σέβονταί τε μεγάλως τὸ μέχρι ἐμεῦ. ὡς δὲ ἄρα ἐς τὴν 116
Ἄκανθον ἀπίκετο, ξεινίην τε ὁ Ξέρξης τοῖσι Ἀκανθίοισι
προεῖπε καὶ ἐδωρήσατό σφεας ἐσθῆτι Μηδικῇ ἐπαίνεέ τε,
ὁρέων αὐτοὺς προθύμους ἐόντας ἐς τὸν πόλεμον καὶ τὸ ὄρυ-
γμα †ἀκούων†. ἐν Ἀκάνθῳ δὲ ἐόντος Ξέρξεω συνήνεικε 117
ὑπὸ νούσου ἀποθανεῖν τὸν ἐπεστεῶτα τῆς διώρυχος Ἀρτα-
χαίην, δόκιμον ἐόντα παρὰ Ξέρξῃ καὶ γένος Ἀχαιμενίδην,
μεγάθεΐ τε μέγιστον ἐόντα Περσέων (ἀπὸ γὰρ πέντε πήχεων

1 τῇσι] τοῖσι A B C 5 ἐγχωρίων R S V Περσικὸν . . . κατορύσσειν om. A B C 7 γηράσαν A1 : γηρᾶσαν Buttmann 8 παῖδα R : παῖδες V1 γῆς A B C P 14 παιδίου R 15 Στάγειρον L 16 ἑκάστων Reiske 22 τε om. R 23 ξεινηίην R V 25 αὐτοὺς] καὶ τοὺς A B C P 26 ἀνυσθέν conieci 27 ὑπὸ νούσου (νόσου S V) post διώρυχος (-ας R) R S V ἐφεστεῶτα R V

βασιληίων ἀπέλειπε τέσσερας δακτύλους) φωνέοντά τε
μέγιστον ἀνθρώπων, ὥστε Ξέρξην συμφορὴν ποιησάμενον
μεγάλην ἐξενεῖκαί τε αὐτὸν κάλλιστα καὶ θάψαι· ἐτυμβοχόεε
2 δὲ πᾶσα ἡ στρατιή. τούτῳ δὲ τῷ Ἀρταχαίῃ θύουσι Ἀκάν-
θιοι ἐκ θεοπροπίου ὡς ἥρωι, ἐπονομάζοντες τὸ οὔνομα.
βασιλεὺς μὲν δὴ Ξέρξης ἀπολομένου Ἀρταχαίεω ἐποιέετο
118 συμφορήν· οἱ δὲ ὑποδεκόμενοι Ἑλλήνων τὴν στρατιὴν καὶ
δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀπίκατο, οὕτως ὥστε
ἀνάστατοι ἐκ τῶν οἴκων ἐγίνοντο, ὅκου γε Θασίοισι ὑπὲρ
τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοισι τὴν
Ξέρξεω στρατιὴν καὶ δειπνίσασι Ἀντίπατρος ὁ Ὀργέος
ἀραιρημένος, τῶν ἀστῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα,
ἀπέδεξε ἐς τὸ δεῖπνον τετρακόσια τάλαντα ἀργυρίου τετελε-
119 σμένα. ὡς δὲ παραπλησίως καὶ ἐν τῇσι ἄλλῃσι πόλισι οἱ
ἐπεστεῶτες ἀπεδείκνυσαν τὸν λόγον. τὸ γὰρ δεῖπνον
τοιόνδε τι ἐγίνετο, οἷα ἐκ πολλοῦ χρόνου προειρημένον καὶ
2 περὶ πολλοῦ ποιευμένων. τοῦτο μέν, ὡς ἐπύθοντο τάχιστα
τῶν κηρύκων τῶν περιαγγελλόντων, δασάμενοι σῖτον ἐν τῇσι
πόλισι οἱ ἀστοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντες ἐπὶ
μῆνας συχνούς· τοῦτο δὲ κτήνεα σιτεύεσκον ἐξευρίσκοντες
τιμῆς τὰ κάλλιστα, ἔτρεφόν τε ὄρνιθας χερσαίους καὶ
λιμναίους ἔν τε οἰκήμασι καὶ λάκκοισι, ἐς ὑποδοχὰς τοῦ
στρατοῦ· τοῦτο δὲ χρύσεά τε καὶ ἀργύρεα ποτήριά τε καὶ
κρητῆρας ἐποιεῦντο καὶ τἆλλα ὅσα ἐπὶ τράπεζαν τιθέαται
3 πάντα. ταῦτα μὲν αὐτῷ τε βασιλέϊ καὶ τοῖσι ὁμοσίτοισι
μετ᾽ ἐκείνου ἐπεποίητο, τῇ δὲ ἄλλῃ στρατιῇ τὰ ἐς φορβὴν
μοῦνα τασσόμενα. ὅκως δὲ ἀπίκοιτο ἡ στρατιή, σκηνὴ μὲν

1 ἀπέλιπε R S V τέσσαρας C R 2 Ξέρξεα R S V 3 ἐτυμβόχεε A B C 4 Ἀκάνθιοι θύουσι A B C 9 ἀναστάντοι R οἰκίων ἐγένοντο R S V γε om. A B C 11 Ὀργέως A B C 14 πόλησιν οἱ ἐπιστεῶτες R 16 τοι ἐγένετο R S V 17 ποιεύμενον P R S V ἐπύθοντο τῶν κηρ. μάλιστα R S V 18 δασαμένοισι τὸν R: δ. τῶν S V 19 ἐπὶ om. R S V 20 ἐσίτευον A B C P 23 alt. τε om. A B C 24 τὰ ἄλλα A B C τίθεται P R S V 25 μὲν ταῦτα R S V

ἔσκε πεπηγυῖα ἑτοίμη ἐς τὴν αὐτὸς σταθμὸν ποιεέσκετο
Ξέρξης, ἡ δὲ ἄλλη στρατιὴ [ἔσκε] ὑπαίθριος. ὡς δὲ δεί- 4
πνου γίνοιτο ὥρη, οἱ μὲν δεκόμενοι ἔχεσκον πόνον, οἱ δὲ
ὅκως πλησθέντες νύκτα αὐτοῦ ἀγάγοιεν, τῇ ὑστεραίῃ τήν τε
σκηνὴν ἀνασπάσαντες καὶ τὰ ἔπιπλα πάντα λαβόντες οὕτω
ἀπελαύνεσκον, λείποντες οὐδὲν ἀλλὰ φερόμενοι. ἔνθα δὴ **120**
Μεγακρέοντος ἀνδρὸς Ἀβδηρίτεω ἔπος εὖ εἰρημένον ἐγένετο,
ὃς συνεβούλευσε Ἀβδηρίτῃσι πανδημεὶ αὐτοὺς καὶ γυναῖκας,
ἐλθόντας ἐς τὰ σφέτερα ἱρὰ ἵζεσθαι ἱκέτας τῶν θεῶν παραι-
τεομένους καὶ τὸ λοιπόν σφι ἀπαμύνειν τῶν ἐπιόντων κακῶν
τὰ ἡμίσεα, τῶν τε παροιχομένων ἔχειν σφι μεγάλην χάριν,
ὅτι βασιλεὺς Ξέρξης οὐ δὶς ἑκάστης ἡμέρης ἐνόμισε σῖτον
αἱρέεσθαι· παρέχειν γὰρ ἂν Ἀβδηρίτῃσι, εἰ καὶ ἄριστον 2
προείρητο ὅμοια τῷ δείπνῳ παρασκευάζειν, ἢ μὴ ὑπομένειν
Ξέρξην ἐπιόντα ἢ καταμείναντας κάκιστα πάντων ἀνθρώπων
ἐκτριβῆναι.

Οἱ μὲν δὴ πιεζόμενοι ὅμως τὸ ἐπιτασσόμενον ἐπετέλεον, **121**
Ξέρξης δὲ ἐκ τῆς Ἀκάνθου ἐντειλάμενος τοῖσι στρατηγοῖσι
τὸν ναυτικὸν στρατὸν ὑπομένειν ἐν Θέρμῃ ἀπῆκε ἀπ' ἑωυτοῦ
πορεύεσθαι τὰς νέας, Θέρμῃ δὲ τῇ ἐν τῷ Θερμαίῳ κόλπῳ
οἰκημένῃ, ἀπ' ἧς καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει·
ταύτῃ γὰρ ἐπυνθάνετο συντομώτατον εἶναι. μέχρι μὲν γὰρ 2
Ἀκάνθου ὧδε τεταγμένος ὁ στρατὸς ἐκ Δορίσκου τὴν ὁδὸν
ἐποιέετο· τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζόν
[στρατόν], μίαν αὐτέων ἔταξε παρὰ θάλασσαν ἰέναι ὁμοῦ τῷ
ναυτικῷ· ταύτης μὲν δὴ ἐστρατήγεον Μαρδόνιός τε καὶ 3
Μασίστης, ἑτέρη δὲ τεταγμένη ἤιε τοῦ στρατοῦ τριτημορὶς
τὴν μεσόγαιαν, τῆς ἐστρατήγεον Τριτανταίχμης τε καὶ

1 ποιέσκετο A B C P: ἐποιέετο R S V 2 ἔσκε om. A B C 3 ἐγίνετο A B C πόνον ἔχεσκον R S V 4 ὅπως R V ἐν τῇ A B C 8 συνεβούλευε A B C (ξυν.) E πανδημὶ A B E 9 παραιτευμένους R V 10 ἀποταμυνεῖν R: ἀπαμυνεῖν rell. 11 παρεχομ. R S V 16 ἐκτριβῆναι E: διατριβῆναι rell. 17 ὅμως (*tamen*) Valla: ὁμοίως L 19 τοῦ ναυτικοῦ στρατοῦ Stein 22 συντομώτερον R S V 25 στρατόν om. R S V αὐτῶν R S V 28 μεσόγεαν R

Γέργις. ἡ δὲ τρίτη τῶν μοιρέων, μετ' ἧς ἐπορεύετο αὐτὸς Ξέρξης, ἤιε μὲν τὸ μέσον αὐτέων, στρατηγοὺς δὲ παρείχετο Σμερδομένεά τε καὶ Μεγάβυζον.

122 Ὁ μέν νυν ναυτικὸς στρατὸς ὡς ἀπείθη ὑπὸ Ξέρξεω καὶ διεξέπλωσε τὴν διώρυχα τὴν ἐν τῷ Ἄθῳ γενομένην, διέχουσαν δὲ ἐς κόλπον ἐν τῷ Ἄσσα τε πόλις καὶ Πίλωρος καὶ Σίγγος καὶ Σάρτη οἴκηνται, ἐνθεῦτεν, ὡς καὶ ἐκ τουτέων τῶν πολίων στρατιὴν παρέλαβε, ἔπλεε ἀπιέμενος ἐς τὸν Θερμαῖον κόλπον, κάμπτων δὲ Ἄμπελον τὴν Τορωναίην ἄκρην παραμείβετο Ἑλληνίδας [τε] τάσδε πόλις, ἐκ τῶν νέας τε καὶ στρατιὴν παρελάμβανε, Τορώνην, Γαληψόν, Σερμύλην, Μηκύβερναν, Ὄλυνθον. ἡ μέν νυν χώρη αὕτη Σιθωνίη

123 καλέεται. ὁ δὲ ναυτικὸς στρατὸς ὁ Ξέρξεω συντάμνων ἀπ' Ἀμπέλου ἄκρης ἐπὶ Καναστραῖον ἄκρην, τὸ δὴ πάσης τῆς Παλλήνης ἀνέχει μάλιστα, ἐνθεῦτεν νέας τε καὶ στρατιὴν παρελάμβανε ἐκ Ποτειδαίης καὶ Ἀφύτιος καὶ Νέης πόλιος καὶ Αἰγῆς καὶ Θεράμβω καὶ Σκιώνης καὶ Μένδης καὶ Σάνης· αὗται γάρ εἰσι αἱ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην

2 καλεομένην νεμόμεναι. παραπλέων δὲ καὶ ταύτην τὴν χώρην ἔπλεε ἐς τὸ προειρημένον, παραλαμβάνων στρατιὴν καὶ ἐκ τῶν προσεχέων πολίων τῇ Παλλήνῃ, ὁμουρεουσέων δὲ τῷ Θερμαίῳ κόλπῳ, τῇσι οὐνόματά ἐστι τάδε, Λίπαξος, Κώμβρεια, Λισαί, Γίγωνος, Κάμψα, Σμίλα, Αἴνεια· ἡ δὲ τουτέων

3 χώρη Κροσσαίη ἔτι καὶ ἐς τόδε καλέεται. ἀπὸ δὲ Αἰνείης, ἐς τὴν ἐτελεύτων καταλέγων τὰς πόλις, ἀπὸ ταύτης ἤδη ἐς

1 Γέργι R : Γέρτις SV μεθ' RV 3 τε om. RSV Μεγάβυξον ARV 4 νυν om. RSV 5 διέπλωσε CPRSV 6 Πί + δωρος A (λ er.) : Πίδωρος BP : Πιδωρὸς C 7 Σάργη PRSV καὶ om. C 8 ἀπικόμενος RSV [C] 9 Κορωναίην ABC 10 τε om. P : γε Stein τὰς C πόλεις CRV 11 παρέλαβε P Γαληψών RSV 12 Μηκύρεναν R : -ρενναν SV Σιθονίη ABCS 14 Καναστραίην ABCP τὸν R 15 τε νέας τε RSV 16 Ποτιδαίης L Ἀφύστιος RSV 21 τῇ Παλλήνῃ om. RSV ὁμουρεουσῶν RV 22 Κωμβρία ABC 23 Λισαί] Αἶσα Stein Αἰνία AB 24 Γλωσσαίη C καὶ om. ABC 25 πόλεις CRV

αὐτόν τε τὸν Θερμαῖον κόλπον ἐγίνετο τῷ ναυτικῷ στρατῷ ⟨ὁ⟩ πλόος καὶ γῆν τὴν Μυγδονίην, πλέων δὲ ἀπίκετο ἔς τε τὴν προειρημένην Θέρμην καὶ Σίνδον τε πόλιν καὶ Χαλέστρην ἐπὶ τὸν Ἄξιον ποταμόν, ὃς οὐρίζει χώρην τὴν Μυγδονίην τε καὶ Βοττιαιίδα, τῆς ἔχουσι τὸ παρὰ θάλασσαν, στεινὸν χωρίον, πόλιες Ἴχναι τε καὶ Πέλλα.

Ὁ μὲν δὴ ναυτικὸς στρατὸς αὐτοῦ περὶ Ἄξιον ποταμὸν 124
καὶ πόλιν Θέρμην καὶ τὰς μεταξὺ πόλιας τούτων περιμένων βασιλέα ἐστρατοπεδεύετο, Ξέρξης δὲ καὶ ὁ πεζὸς στρατὸς ἐπορεύετο ἐκ τῆς Ἀκάνθου τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ, βουλόμενος ἐς τὴν Θέρμην ἀπικέσθαι. ἐπορεύετο δὲ διὰ τῆς Παιονικῆς καὶ Κρηστωνικῆς ἐπὶ ποταμὸν Ἐχείδωρον, ὃς ἐκ Κρηστωναίων ἀρξάμενος ῥέει διὰ Μυγδονίης χώρης καὶ ἐξίει παρὰ τὸ ἕλος τὸ ἐπ' Ἀξίῳ ποταμῷ. πορευομένῳ δὲ ταύτῃ 125
λέοντές οἱ ἐπεθήκαντο τῇσι σιτοφόροισι καμήλοισι· καταφοιτῶντες γὰρ οἱ λέοντες τὰς νύκτας καὶ λείποντες τὰ σφέτερα ἤθεα ἄλλου μὲν οὐδενὸς ἅπτοντο οὔτε ὑποζυγίου οὔτε ἀνθρώπου, οἱ δὲ τὰς καμήλους ἐκεραΐζον μούνας. θωμάζω δὲ τὸ αἴτιον, ὅ τι κοτὲ ἦν τῶν ἄλλων τὸ ἀναγκάζον ἀπεχομένους τοὺς λέοντας τῇσι καμήλοισι ἐπιτίθεσθαι, τὸ μήτε πρότερον ὀπώπεσαν θηρίον μήτ' ἐπεπειρέατο αὐτοῦ. εἰσὶ δὲ κατὰ ταῦτα τὰ χωρία καὶ λέοντες πολλοὶ καὶ βόες 126
ἄγριοι, τῶν τὰ κέρεα ὑπερμεγάθεά ἐστι τὰ ἐς Ἕλληνας φοιτέοντα. οὖρος δὲ τοῖσι λέουσί ἐστι ὅ τε δι' Ἀβδήρων ῥέων ποταμὸς Νέστος καὶ ὁ δι' Ἀκαρνανίης ῥέων Ἀχελῷος· οὔτε γὰρ τὸ πρὸς τὴν ἠῶ τοῦ Νέστου οὐδαμόθι πάσης τῆς ἔμπροσθε Εὐρώπης ἴδοι τις ἂν λέοντα, οὔτε πρὸς ἑσπέρης τοῦ Ἀχελῴου ἐν τῇ ἐπιλοίπῳ ἠπείρῳ, ἀλλ' ἐν τῇ μεταξὺ

2 *ὁ* add. Schaefer 3 *Σινδόν* C R S V 5 *Βοττηνίδα* R S V *ἧς* R S V 6 *πόλις* L *Ἰχναί* P R S V : *Ἴχνη* A B C 8 pr. *καὶ* om. C *πόλις* P R V *τούτων* Abicht : *τουτέων* L 9 *ἐστρατοπεδεύοντο* R S V 10 *μεσόγεαν* R 12 *Ἐχείδωρον* I. Vossius : *Χείδωρον* L 15 *οἱ* om. R *καταφοιτέοντες* P R S V : *-έωντες* C 16 *λειπόντες* C : *λιπόντες* Cobet 21 *ὀπώθεσαν* C 25 pr. *ῥέων* om. R S V 27 *ἔμπροσθεν* C P R S V *οὐδαμοῦ οὔτε* R S V

127 τούτων τῶν ποταμῶν γίνονται. ὡς δὲ ἐς τὴν Θέρμην ἀπίκετο ὁ Ξέρξης, ἵδρυσε αὐτοῦ τὴν στρατιήν. ἐπέσχε δὲ ὁ στρατὸς αὐτοῦ στρατοπεδευόμενος τὴν παρὰ θάλασσαν χώρην τοσήνδε, ἀρξάμενος ἀπὸ Θέρμης πόλιος καὶ τῆς Μυγδονίης μέχρι Λυδίεώ τε ποταμοῦ καὶ Ἁλιάκμονος, οἳ οὐρίζουσι γῆν τὴν Βοττιαιίδα τε καὶ Μακεδονίδα, ἐς τὠυτὸ
2 ῥέεθρον τὸ ὕδωρ συμμίσγοντες. ἐστρατοπεδεύοντο μὲν δὴ ἐν τούτοισι τοῖσι χωρίοισι οἱ βάρβαροι, τῶν δὲ καταλεχθέντων τούτων ποταμῶν ἐκ Κρηστωναίων ῥέων Ἐχείδωρος μοῦνος οὐκ ἀντέχρησε τῇ στρατιῇ πινόμενος ἀλλ᾽ ἐπέλιπε.

128 Ξέρξης δὲ ὁρῶν ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά, τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν, μεγάθεϊ [τε] ὑπερμήκεα ἐόντα, διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι, δι᾽ οὗ ῥέει ὁ Πηνειός, ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν, ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἐς Περραιβοὺς παρὰ Γόννον πόλιν·
2 ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι. ὡς δὲ ἐπεθύμησε, καὶ ἐποίεε ταῦτα· ἐσβὰς ἐς Σιδωνίην νέα, ἐς τήν περ ἐσέβαινε αἰεὶ ὅκως τι ἐθέλοι τοιοῦτο ποιῆσαι, ἀνέδεξε σημήιον καὶ τοῖσι ἄλλοισι ἀνάγεσθαι, καταλιπὼν αὐτοῦ τὸν πεζὸν στρατόν. ἐπεὶ δὲ ἀπίκετο καὶ ἐθεήσατο Ξέρξης τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ἐν θώματι μεγάλῳ ἐνέσχετο, καλέσας δὲ τοὺς κατηγεμόνας τῆς ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἔστι παρατρέψαντα ἑτέρῃ ἐς θάλασσαν ἐξαγαγεῖν.

129 τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην, ὥστε γε συγκεκλῃμένην

5 Ἀνίκμονος C[t] 6 τὴν om. A B C 7 ῥέεθρον del. Kallenberg 8 κατελεχθ. R 9 ⟨ὁ⟩ ἐκ Valckenaer Κρηστωνέης A B : -ναίης C Χείδωρος A B C P 10 οὐ κατέχρησε C : οὐκ ἀπέχρησε Madvig 11 ὀρέων C P R S V 12 τε om. P[1] R S V Eust. Il. 337 14 εἶναι ταύτῃ P R S V 17 κατύπερθεν R V ἔστε Περρ. A B : ἔστετταραιβοὺς C : ἐς Περαιβοὺς P Γόνον A[1] R S V 19 ἐποίε R ἥν A B C P[1] 20 ἐνέβαινε A B C P[1] τοι R S V τοιοῦτον R S V ἀνέδοξε R 22 ἐθηήσατο R : ἐθυήσατο V ὁ Ξέρξης R S V 24 ἡγεμόνας R S V 25 τὴν δὲ θαλασσίην R 26 γε om. A B C συγκεκληϊσμένην R S V

πάντοθεν ὑπερμήκεσι ὄρεσι. τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν
ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ ἡ Ὄσσα ἀποκληίει
συμμίσγοντα τὰς ὑπωρέας ἀλλήλοισι, τὰ δὲ πρὸς βορέω
ἀνέμου Ὄλυμπος, τὰ δὲ πρὸς ἑσπέρην Πίνδος, τὰ δὲ πρὸς
μεσαμβρίην τε καὶ ἄνεμον νότον ἡ Ὄθρυς· τὸ μέσον δὲ
τούτων τῶν λεχθέντων ὀρέων ἡ Θεσσαλίη ἐστὶ ἐοῦσα κοίλη.
ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων, 2
πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε, Πηνειοῦ καὶ Ἀπιδανοῦ
καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου, οἱ μέν νυν ἐς τὸ
πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων
τὴν Θεσσαλίην ὀνομαζόμενοι δι᾽ ἑνὸς αὐλῶνος καὶ τούτου
στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν, προσυμμίσγοντες τὸ
ὕδωρ πάντες ἐς τὠυτό. ἐπεὰν δὲ συμμειχθέωσι τάχιστα, 3
ἐνθεῦτεν ἤδη ὁ Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους
τοὺς ἄλλους εἶναι ποιέει. τὸ δὲ παλαιὸν λέγεται, οὐκ ἐόντος
κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου, τοὺς ποταμοὺς τούτους
καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην οὔτε
ὀνομάζεσθαι κατά περ νῦν, ῥέειν τε οὐδὲν ἧσσον ἢ νῦν,
ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος. αὐτοὶ 4
μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα δι᾽
οὗ ῥέει ὁ Πηνειός, οἰκότα λέγοντες. ὅστις γὰρ νομίζει
Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ
θεοῦ τούτου ἔργα εἶναι, καὶ ἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα
ποιῆσαι· ἔστι γὰρ σεισμοῦ ἔργον, ὡς ἐμοὶ ἐφαίνετο εἶναι, ἡ
διάστασις τῶν ὀρέων.

Οἱ δὲ κατηγεόμενοι εἰρομένου Ξέρξεω εἰ ἔστι ἄλλη ἔξοδος 130
ἐς θάλασσαν τῷ Πηνειῷ, ἐξεπιστάμενοι ἀτρεκέως εἶπον·
Βασιλεῦ, ποταμῷ τούτῳ οὐκ ἔστι ἄλλη ἐξήλυσις ἐς θάλασσαν

2 τε om. A B C 3 ὑπωρείας A B C P R: ἀπωρείας S V ἀλλήλησι R 4 ὁ Ὄλυμπος R S V 7 ὦν] τῶν R S V 9 Ὀνοχώρου S V 9–10 ἐκ τῶν πεδίων συλλεγ. R S V 12 προσ συμμίσγοντες R 13 εἰς R V συμμιχθέωσι A B C (ξυμ.) P: συμμιχθῶσι R S V 15 ποιέειν C πάλαι R S V 21 εἰκότα S 22 διεστῶτα C P R S V 23 κἂν A B C P 24 φαίνεται A B C P

κατήκουσα, ἀλλ' ἥδε αὐτή· ὄρεσι γὰρ περιεστεφάνωται πᾶσα
Θεσσαλίη. Ξέρξην δὲ λέγεται εἰπεῖν πρὸς ταῦτα· Σοφοὶ
2 ἄνδρες εἰσὶ Θεσσαλοί. ταῦτ' ἄρα πρὸ πολλοῦ ἐφυλάσσοντο
γνωσιμαχέοντες καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν
τε καὶ ταχυάλωτον· τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον
ἐπεῖναί σφεων ἐπὶ τὴν χώρην, χώματι ἐκ τοῦ αὐλῶνος
ἐκβιβάσαντα καὶ παρατρέψαντα δι' ὧν νῦν ῥέει ῥεέθρων,
ὥστε Θεσσαλίην πᾶσαν ἔξω τῶν ὀρέων ὑπόβρυχα γενέσθαι.
3 ταῦτα δὲ ἔχοντα ἔλεγε ἐς τοὺς Ἀλεύεω παῖδας, ὅτι πρῶτοι
Ἑλλήνων ἐόντες Θεσσαλοὶ ἔδοσαν ἑωυτοὺς βασιλέϊ, δοκέων
ὁ Ξέρξης ἀπὸ παντός σφεας τοῦ ἔθνεος ἐπαγγέλλεσθαι
φιλίην. εἴπας δὲ ταῦτα καὶ θεησάμενος ἀπέπλεε ἐς τὴν
Θέρμην.

131 Ὁ μὲν δὴ περὶ Πιερίην διέτριβε ἡμέρας συχνάς· τὸ γὰρ
δὴ ὄρος τὸ Μακεδονικὸν ἔκειρε τῆς στρατιῆς τριτημορίς, ἵνα
ταύτῃ διεξίῃ ἅπασα ἡ στρατιὴ ἐς Περραιβούς· οἱ δὲ δὴ
κήρυκες οἱ ἀποπεμφθέντες ἐς τὴν Ἑλλάδα ἐπὶ γῆς αἴτησιν
132 ἀπίκατο οἱ μὲν κεινοί, οἱ δὲ φέροντες γῆν τε καὶ ὕδωρ. τῶν
δὲ δόντων ταῦτα ἐγένοντο οἵδε, Θεσσαλοί, Δόλοπες, Ἐνιῆνες,
Περραιβοί, Λοκροί, Μάγνητες, Μηλιέες, Ἀχαιοὶ οἱ Φθιῶται
καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι Βοιωτοὶ πλὴν Θεσπιέων τε καὶ
2 Πλαταιέων. ἐπὶ τούτοισι οἱ Ἕλληνες ἔταμον ὅρκιον οἱ
τῷ βαρβάρῳ πόλεμον ἀειράμενοι. τὸ δὲ ὅρκιον ὧδε εἶχε,
ὅσοι τῷ Πέρσῃ ἔδοσαν σφέας αὐτοὺς Ἕλληνες ἐόντες, μὴ
ἀναγκασθέντες, καταστάντων σφι εὖ τῶν πρηγμάτων, τούτους
δεκατεῦσαι τῷ ἐν Δελφοῖσι θεῷ. τὸ μὲν δὴ ὅρκιον ὧδε
133 εἶχε τοῖσι Ἕλλησι· ἐς δὲ Ἀθήνας καὶ Σπάρτην οὐκ ἀπέ-
πεμψε Ξέρξης ἐπὶ γῆς αἴτησιν κήρυκας τῶνδε εἵνεκα· πρό-

1 αὐτή Abresch: αὔτη L: ἀλλ' [rectius ἄλλ'] ἢ αὔτη Matthiae 3 ἐφυλάξαντο ABCP 7 ῥέεθρον ABRSV 8 ἔσω Schaefer ὑποβρυχεα ABCP 9 πρῶτον C 10 ὄντες Ἑλλήνων RSV 11 ὑπὸ RSV 12 ἀπέστελεν C 16 διέξηι ABC πᾶσα RSV δὴ om. ABC 19 ἐγένετο RV Αἰνιῆνες RSV 20 Λικροί R Μάγητες RSV 21 Βιωτοὶ R πλὴν] τὴν V: τῶν R 23 ἀειράμενοι CP: ἀιρ. AB: ἀρ. R: αἰρ. S: εὐρ. V 28 κήρυκας om. S

τερον Δαρείου πέμψαντος ἐπ' αὐτὸ τοῦτο οἱ μὲν αὐτῶν τοὺς
αἰτέοντας ἐς τὸ βάραθρον, οἱ δ' ἐς φρέαρ ἐμβαλόντες
ἐκέλευον γῆν τε καὶ ὕδωρ ἐκ τούτων φέρειν παρὰ βασιλέα.
τούτων μὲν εἵνεκα οὐκ ἔπεμψε Ξέρξης τοὺς αἰτήσοντας. 2
ὅ τι δὲ τοῖσι Ἀθηναίοισι ταῦτα ποιήσασι τοὺς κήρυκας
συνήνεικε ἀνεθέλητον γενέσθαι, οὐκ ἔχω εἶπαι, πλὴν ὅτι
σφέων ἡ χώρη καὶ ἡ πόλις ἐδηιώθη, ἀλλὰ τοῦτο οὐ διὰ
ταύτην τὴν αἰτίην δοκέω γενέσθαι. τοῖσι δὲ ὦν Λακεδαι- 134
μονίοισι μῆνις κατέσκηψε Ταλθυβίου τοῦ Ἀγαμέμνονος
κήρυκος. ἐν γὰρ Σπάρτῃ ἐστὶ Ταλθυβίου ἱρόν, εἰσὶ δὲ
καὶ ἀπόγονοι [Ταλθυβίου] Ταλθυβιάδαι καλεόμενοι, τοῖσι
αἱ κηρυκηίαι αἱ ἐκ Σπάρτης πᾶσαι γέρας δέδονται. μετὰ 2
δὲ ταῦτα τοῖσι Σπαρτιήτῃσι καλλιερῆσαι θυομένοισι οὐκ
ἐδύνατο. τοῦτο δ' ἐπὶ χρόνον συχνὸν ἦν σφι. ἀχθο-
μένων δὲ καὶ συμφορῇ χρεωμένων Λακεδαιμονίων, ἁλίης τε
πολλάκις συλλεγομένης καὶ κήρυγμα τοιόνδε ποιευμένων, εἴ
τις βούλοιτο Λακεδαιμονίων πρὸ τῆς Σπάρτης ἀποθνῄσκειν,
Σπερχίης τε ὁ Ἀνηρίστου καὶ Βοῦλις ὁ Νικόλεω, ἄνδρες
Σπαρτιῆται φύσι τε γεγονότες εὖ καὶ χρήμασι ἀνήκοντες ἐς
τὰ πρῶτα, ἐθελονταὶ ὑπέδυσαν ποινὴν τείσειν Ξέρξῃ τῶν
Δαρείου κηρύκων τῶν ἐν Σπάρτῃ ἀπολομένων. οὕτω Σπαρ- 3
τιῆται τούτους ὡς ἀποθανευμένους ἐς Μήδους ἀπέπεμψαν.
αὕτη τε ἡ τόλμα τούτων τῶν ἀνδρῶν θώματος ἀξίη καὶ 135
τάδε πρὸς τούτοισι τὰ ἔπεα. πορευόμενοι γὰρ ἐς Σοῦσα
ἀπικνέονται παρὰ Ὑδάρνεα. ὁ δὲ Ὑδάρνης ἦν μὲν γένος
Πέρσης, στρατηγὸς δὲ τῶν παραθαλασσίων ἀνθρώπων τῶν
ἐν τῇ Ἀσίῃ· ὅς σφεας ξείνια προθέμενος ἱστία, ξεινίζων δὲ

1 αὐτέων A B C 2 ἐσβαλόντες A B C 3 τε om. R V φέρειν ἐκ τούτων R V 4 εἵνεκε R; -εν V Ξέρξης οὐκ ἔπεμψε R S V ἀπέπεμψε C P 5 τοῖσι om. A B C 6 εἶπαι τι A B: εἰπέντι (?) C 11 Ταλθυβίου om. A B C P 12 alt. αἱ om. A B C δίδονται P R S V 14 ἐδύνατο] ἐγίνετο Valckenaer δ' om. R S V 18 Σπερχίης R: Σπερθίης rell. (it. infra): Σπέρχις Suid. s. v. 19 φύσει L [C] 20 τίσειν R S V: τῖσαι A B C P τῶν Reiske: τῶ(ι) L 24 τάσδε R 26 alt. τῶν om. B 27 ξένια R V εἱστία C P R

2 εἴρετο [λέγων] τάδε· Ἄνδρες Λακεδαιμόνιοι, τί δὴ φεύγετε
βασιλέϊ φίλοι γενέσθαι; ὁρᾶτε γὰρ ὡς ἐπίσταται βασιλεὺς
ἄνδρας ἀγαθοὺς τιμᾶν, ἐς ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀπο-
βλέποντες. οὕτω δὲ καὶ ὑμεῖς εἰ δοίητε ὑμέας αὐτοὺς βασιλέϊ
(δεδόξωσθε γὰρ πρὸς αὐτοῦ ἄνδρες εἶναι ἀγαθοί), ἕκαστος ἂν
3 ὑμέων ἄρχοι γῆς Ἑλλάδος δόντος βασιλέος. πρὸς ταῦτα
ὑπεκρίναντο τάδε· Ὕδαρνες, οὐκ ἐξ ἴσου γίνεται ἡ συμβουλίη
ἡ ἐς ἡμέας τείνουσα. τοῦ μὲν γὰρ πεπειρημένος συμβου-
λεύεις, τοῦ δὲ ἄπειρος ἐών· τὸ μὲν γὰρ δοῦλος εἶναι ἐξε-
πίστεαι, ἐλευθερίης δὲ οὔκω ἐπειρήθης, οὔτ᾽ εἰ ἔστι γλυκὺ
οὔτ᾽ εἰ μή. εἰ γὰρ αὐτῆς πειρήσαιο, οὐκ ἂν δόρασι συμ-
βουλεύοις ἡμῖν περὶ αὐτῆς μάχεσθαι, ἀλλὰ καὶ πελέκεσι.
136 ταῦτα μὲν Ὑδάρνεα ἀμείψαντο· ἐνθεῦτεν δὲ ὡς ἀνέβησαν ἐς
Σοῦσα καὶ βασιλέϊ ἐς ὄψιν ἦλθον, πρῶτα μὲν τῶν δορυφόρων
κελευόντων καὶ ἀνάγκην σφι προσφερόντων προσκυνέειν
βασιλέα προσπίπτοντας οὐκ ἔφασαν ὠθεόμενοι πρὸς αὐτῶν
ἐπὶ κεφαλὴν ποιήσειν ταῦτα οὐδαμά· οὔτε γὰρ σφίσι ἐν
νόμῳ εἶναι ἄνθρωπον προσκυνέειν οὔτε κατὰ ταῦτα ἥκειν·
ὡς δὲ ἀπεμαχέσαντο τοῦτο, δεύτερά σφι λέγουσι τάδε καὶ
2 λόγου τοιοῦδε ἐχόμενα· Ὦ βασιλεῦ Μήδων, ἔπεμψαν ἡμέας
Λακεδαιμόνιοι ἀντὶ τῶν ἐν Σπάρτῃ ἀπολομένων κηρύκων
ποινὴν ἐκείνων τείσοντας, λέγουσι δὲ αὐτοῖσι ταῦτα Ξέρξης
ὑπὸ μεγαλοφροσύνης οὐκ ἔφη ὅμοιος ἔσεσθαι Λακεδαι-
μονίοισι· κείνους μὲν γὰρ συγχέαι τὰ πάντων ἀνθρώπων
νόμιμα ἀποκτείναντας κήρυκας, αὐτὸς δὲ τὰ ἐκείνοισι ἐπι-
πλήσσει ταῦτα οὐ ποιήσειν, οὐδὲ ἀνταποκτείνας ἐκείνους
137 ἀπολύσειν Λακεδαιμονίους τῆς αἰτίης. οὕτω ἡ Ταλθυβίου

1 λέγων om. A B C P δεῖ R V φεύγεται R 5 αὐτοὺς R 6 τῆς C 7 ἀπεκρίναντο R 8 ὑμέας A B C τίνουσα R S V 9 τοῦ μὲν δοῦλος R S V 12 μάχεσθαι περὶ αὐτῆς R S V 14 βασιλέος R S V 15 προφερόντων σφι R S V 16 ⟨οὐδ᾽⟩ ὠθεόμενοι Valckenaer πρὸς] ὑπ᾽ A B C P 17 σφίσι Stein : σφι(ν) L 19 τοῦτο] τούτω(ι) A B C P δευτέραν R V 20 λόγου] λόγου δὲ R S V 22 τίσοντας L δὴ Krueger τάδε C 23 ὁμοίως (?) τίσεσθαι C 25 ἀποκτείνοντας A B C κείνοισι S 26 ἀνταποκτείναντας R S V

μῆνις καὶ ταῦτα ποιησάντων Σπαρτιητέων ἐπαύσατο τὸ παραυτίκα, καίπερ ἀπονοστησάντων ἐς Σπάρτην Σπερχίεώ τε καὶ Βούλιος. χρόνῳ δὲ μετέπειτα πολλῷ ἐπηγέρθη κατὰ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον, ὡς λέγουσι Λακεδαιμόνιοι. τοῦτό μοι ἐν τοῖσι θειότατον φαίνεται γενέσθαι. ὅτι μὲν γὰρ κατέσκηψε ἐς ἀγγέλους ἡ Ταλθυ- 2
βίου μῆνις οὐδὲ ἐπαύσατο πρὶν ἢ ἐξῆλθε, τὸ δίκαιον οὕτω ἔφερε· τὸ δὲ συμπεσεῖν ἐς τοὺς παῖδας τῶν ἀνδρῶν τούτων τῶν ἀναβάντων πρὸς βασιλέα διὰ τὴν μῆνιν, ἐς Νικόλαν τε τὸν Βούλιος καὶ ἐς Ἀνήριστον τὸν Σπερχίεω, ὃς εἷλε Ἁλιέας τοὺς ἐκ Τίρυνθος ὁλκάδι καταπλώσας πλήρεϊ ἀνδρῶν, δῆλον ὦν μοι ὅτι θεῖον ἐγένετο τὸ πρῆγμα [ἐκ τῆς μήνιος]· οἳ [γὰρ] πεμφθέντες ὑπὸ Λακεδαιμονίων ἄγγελοι ἐς τὴν 3
Ἀσίην, προδοθέντες δὲ ὑπὸ Σιτάλκεω τοῦ Τήρεω Θρηίκων βασιλέος καὶ Νυμφοδώρου τοῦ Πυθέω ἀνδρὸς Ἀβδηρίτεω, ἥλωσαν κατὰ Βισάνθην τὴν ἐν Ἑλλησπόντῳ, καὶ ἀπαχθέντες ἐς τὴν Ἀττικὴν ἀπέθανον ὑπὸ Ἀθηναίων, μετὰ δὲ αὐτῶν καὶ Ἀριστέας ὁ Ἀδειμάντου Κορίνθιος ἀνήρ.

Ταῦτα μέν νυν πολλοῖσι ἔτεσι ὕστερον ἐγένετο τοῦ βασιλέος στόλου, ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον. ἡ δὲ 138
στρατηλασίη ἡ βασιλέος οὔνομα μὲν εἶχε ὡς ἐπ' Ἀθήνας ἐλαύνει, κατίετο δὲ ἐς πᾶσαν τὴν Ἑλλάδα. πυνθανόμενοι δὲ ταῦτα πρὸ πολλοῦ οἱ Ἕλληνες οὐκ ἐν ὁμοίῳ πάντες ἐποιεῦντο. οἱ μὲν γὰρ αὐτῶν δόντες γῆν καὶ ὕδωρ τῷ 2
Πέρσῃ εἶχον θάρσος ὡς οὐδὲν πεισόμενοι ἄχαρι πρὸς τοῦ βαρβάρου· οἱ δὲ οὐ δόντες ἐν δείματι μεγάλῳ κατέστασαν, ἅτε οὔτε νεῶν ἐουσέων ἐν τῇ Ἑλλάδι ἀριθμὸν ἀξιομάχων δέκεσθαι τὸν ἐπιόντα, οὔτε βουλομένων τῶν πολλῶν ἀντ-

1 Σπαρτιητέων Λακεδαιμονίων R S V τὸ S : τοῦ rell. 2 ἐν Σπάρτῃ R S V 5 τοῖς R S V 8 ἐφέρετο δὲ A B C P[m] 11 τε τοὺς A B C πλήρη R V 12 τὸ (om. B) πρῆγμα ἐγένετο R S (ἐγίν.) V ἐκ τῆς μήνιος del. Gomperz 13 οἱ γὰρ A B C P : οἳ R S V 15 Πυθέω Bekker : Πύθεω L 18 δειμάντου R S V 19 τοῦ τοῦ R S V (?) 24 ⟨τε⟩ καὶ H. Stephanus 25 ποισόμενοι R 26 κατέστησαν R S V

139 ἅπτεσθαι τοῦ πολέμου, μηδιζόντων δὲ προθύμως. ἐνθαῦτα
ἀναγκαίῃ ἐξέργομαι γνώμην ἀποδέξασθαι ἐπίφθονον μὲν πρὸς
τῶν πλεόνων ἀνθρώπων, ὅμως δέ, τῇ γέ μοι φαίνεται εἶναι
2 ἀληθές, οὐκ ἐπισχήσω. εἰ Ἀθηναῖοι καταρρωδήσαντες τὸν
ἐπιόντα κίνδυνον ἐξέλιπον τὴν σφετέρην, ἢ καὶ μὴ ἐκλι-
πόντες ἀλλὰ μείναντες ἔδοσαν σφέας αὐτοὺς Ξέρξῃ, κατὰ
τὴν θάλασσαν οὐδαμοὶ ἂν ἐπειρῶντο ἀντιεύμενοι βασιλέϊ.
εἰ τοίνυν κατὰ τὴν θάλασσαν μηδεὶς ἠντιοῦτο Ξέρξῃ, κατά
3 γε ἂν τὴν ἤπειρον τοιάδε ἐγίνετο. εἰ καὶ πολλοὶ τειχέων
κιθῶνες ἦσαν ἐληλαμένοι διὰ τοῦ Ἰσθμοῦ Πελοποννησίοισι,
προδοθέντες ἂν Λακεδαιμόνιοι ὑπὸ τῶν συμμάχων οὐκ ἑκόντων
ἀλλ' ὑπ' ἀναγκαίης, κατὰ πόλις ἁλισκομένων ὑπὸ τοῦ ναυτικοῦ
στρατοῦ τοῦ βαρβάρου, ἐμουνώθησαν, μουνωθέντες δὲ ἂν καὶ
4 ἀποδεξάμενοι ἔργα μεγάλα ἀπέθανον γενναίως. ἢ ταῦτα ἂν
ἔπαθον, ἢ πρὸ τοῦ ὁρῶντες ἂν καὶ τοὺς ἄλλους Ἕλληνας
μηδίζοντας ὁμολογίῃ ἂν ἐχρήσαντο πρὸς Ξέρξην. καὶ οὕτω
ἂν ἐπ' ἀμφότερα ἡ Ἑλλὰς ἐγίνετο ὑπὸ Πέρσῃσι. τὴν γὰρ
ὠφελίην τὴν τῶν τειχέων τῶν διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένων
οὐ δύναμαι πυθέσθαι ἥτις ἂν ἦν βασιλέος ἐπικρατέοντος
5 τῆς θαλάσσης. νῦν δὲ Ἀθηναίους ἄν τις λέγων σωτῆρας
γενέσθαι τῆς Ἑλλάδος οὐκ ἂν ἁμαρτάνοι τἀληθέος· οὗτοι
γὰρ ἐπὶ ὁκότερα τῶν πρηγμάτων ἐτράποντο, ταῦτα ῥέψειν
ἔμελλε· ἑλόμενοι δὲ τὴν Ἑλλάδα περιεῖναι ἐλευθέρην,
[τοῦτο] τὸ Ἑλληνικὸν πᾶν τὸ λοιπόν, ὅσον μὴ ἐμήδισε,
αὐτοὶ οὗτοι ἦσαν οἱ ἐπεγείραντες καὶ βασιλέα μετά γε
6 θεοὺς ἀνωσάμενοι. οὐδέ σφεας χρηστήρια φοβερὰ ἐλθόντα
ἐκ Δελφῶν καὶ ἐς δεῖμα βαλόντα ἔπεισε ἐκλιπεῖν τὴν Ἑλ-
λάδα, ἀλλὰ καταμείναντες ἀνέσχοντο τὸν ἐπιόντα ἐπὶ τὴν
χώρην δέξασθαι.

3 τῶν om. RSV γ' ἐμοὶ Schaefer 7 ἀντιούμενοι ABCP
9 ἂν om. RSV ἐγίνοντο C: ἐγένετο d 10 χιτῶνες RSV
12 πόλεις CRV 13 τῶν βαρβάρων S ἐμουνόθησαν R
16 Ξέρξεα PRSV 17 ἐπ'] κατ' Heiberg 18 τὴν om. S
21 τἀληθέος Schaefer: τἀληθές PRSV: τὸ ἀληθές ABC 24 τοῦτο
ABCP: τοῦ, RSV: del. Cobet 25 αὐτοῦ. RSV

Πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους 140
χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι· καί σφι ποιήσασι περὶ τὸ
ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο,
χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε·

ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ' ἔσχατα γαίης 2
δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα,
οὔτε πόδες νέατοι οὔτ' ὦν χέρες, οὔτε τι μέσσης
λείπεται, ἀλλ' ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει
πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων.
πολλὰ δὲ κἆλλ' ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον· 3
πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,
δείματι παλλόμενοι, κατὰ δ' ἀκροτάτοις ὀρόφοισιν
αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας.
ἀλλ' ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ' ἐπικίδνατε θυμόν.

ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ 141
μεγίστῃ ἐχρέωντο. προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ
κακοῦ τοῦ κεχρησμένου Τίμων ὁ Ἀνδροβούλου, τῶν Δελφῶν
ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα, συνεβούλευέ σφι ἱκετηρίας
λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς
ἱκέτας. πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι· 2
Ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς
τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες· ἢ οὔ τοι ἄπιμεν
ἐκ τοῦ ἀδύτου, ἀλλ' αὐτοῦ τῇδε μενέομεν ἔστ' ἂν καὶ τελευτήσωμεν, ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε·

3 ἐλθόντες RSV 5 φύγετ' Oenom. ap. Eus. praep. ev. v. 24 : φύγ' ἐς Reiske 6 τριχ. SV 7 μενεῖ ABRSV ἔμποδον RSV : ἔμπεδος Oenom. 8 μέσης CV[1] 9 ἀΐδηλα Blomfield ἐρίπει ABC 10 Ἀσιηγενὲς RSV 11 τόσον οἷον L 12 ναοὺς ABCPS 13 ῥεεύμενοι Clem. Al. Str. v. 792 14 δείμασι RSV 15 ἀνάγκης AB : -ην C 16 κακοῖσι ABC 17 ταῦτα δὲ R 19 κεχρημένου RSV 20 ἱκετηρίην ABCP 21 χρῆσθαι RSV 23 τί ἄμεινον RSV 24 alt. τοι] του R 25 μένομεν ABC 26 δὲ om. RSVA[c] : δὴ Krueger

3 οὐ δύναται Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι,
λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ.
σοὶ δὲ τόδ' αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας·
τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος
ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο,
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς
μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ' ὀνήσει.
4 μηδὲ σύ γ' ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπ' ἠπείρου στρατὸν ἥσυχος, ἀλλ' ὑποχωρεῖν
νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ.
ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.

142 Ταῦτά σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι, συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας. ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον, γνῶμαι καὶ ἄλλαι πολλαὶ ἐγίνοντο διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα· τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφίσι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι· ἡ γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο.
2 οἱ μὲν δὴ [κατὰ τὸν φραγμὸν] συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι, οἱ δ' αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν, καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τἆλλα ἀπέντας. τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης,

ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.

3 κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων

2 λισομένη C 3 πελάσας R[1] S V 5 κεθμῶν R τε καὶ C 8 ἱπποσύνην . . . ἀλλ' om. R 9 ἱποχωρεῖν R 10 νότον R V οἵ Stein κοτε R S V ἔσῃ(ι) C V : ἔσται Oenom. 14 ἀπήεσαν ἐς Ἀθήνας R S V 15 ἀπήγγελλον om. C 16 πολλαὶ καὶ ἄλλαι P γίνονται A B C καὶ om. C αἱ δὲ A B C 18 τε δοκέειν A B C σφίσι Stein : σφι L 19 Ἀθηνέων Schaefer 20 κατὰ τὸν φραγμὸν del. Gomperz συνεβάλοντο C (ξυν.) R V 22 τὰ ἄλλα A B C P ἀφέντας A B C P[1] 23 ὦν om. C

τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι· οἱ γὰρ χρησμολόγοι
ταύτῃ ταῦτα ἐλάμβανον, ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας
ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους. ἦν δὲ τῶν τις 143
Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών, τῷ οὔνομα μὲν
ἦν Θεμιστοκλέης, παῖς δὲ Νεοκλέος ἐκαλέετο. οὗτος ὡνὴρ
οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι,
λέγων τοιάδε, εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον
ἐόντως, οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι, ἀλλὰ
ὧδε Ὦ σχετλίη Σαλαμίς, ἀντὶ τοῦ Ὦ θείη Σαλαμίς, εἴ πέρ
γε ἔμελλον οἱ οἰκήτορες ἀμφ' αὐτῇ τελευτήσειν. ἀλλὰ γὰρ 2
ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμ-
βάνοντι κατὰ τὸ ὀρθόν, ἀλλ' οὐκ ἐς Ἀθηναίους. παρα-
σκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε, ὡς
τούτου ἐόντος τοῦ ξυλίνου τείχεος. ταύτῃ Θεμιστοκλέος 3
ἀποφαινομένου Ἀθηναῖοι ταῦτα σφίσι ἔγνωσαν αἱρετώτερα
εἶναι μᾶλλον ἢ τὰ τῶν χρησμολόγων, οἳ οὐκ ἔων ναυμαχίην
ἀρτέεσθαι, τὸ δὲ σύμπαν εἶπαι οὐδὲ χεῖρας ἀνταείρεσθαι,
ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν.
ἑτέρη τε Θεμιστοκλέϊ γνώμη ἔμπροσθε ταύτης ἐς καιρὸν 144
ἠρίστευσε, ὅτε Ἀθηναίοισι γενομένων χρημάτων μεγάλων
ἐν τῷ κοινῷ, τὰ ἐκ τῶν μετάλλων σφι προσῆλθε τῶν ἀπὸ
Λαυρείου, ἔμελλον λάξεσθαι ὀρχηδὸν ἕκαστος δέκα δραχμάς·
τότε Θεμιστοκλέης ἀνέγνωσε Ἀθηναίους τῆς διαιρέσιος ταύ-
της παυσαμένους νέας τούτων τῶν χρημάτων ποιήσασθαι
διηκοσίας ἐς τὸν πόλεμον, τὸν πρὸς Αἰγινήτας λέγων.
οὗτος γὰρ ὁ πόλεμος συστὰς ἔσωσε τότε τὴν Ἑλλάδα, 2
ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους. αἱ δὲ ἐς τὸ

5 ἔην A B C P 6 πάνυ Krueger συμβαλέσθαι C (non R) 7 ἔτυχε conieci ἔπος] πάθος R S V 8 ἐόντως Reiske: ἐόν κως L ἡμῖν R S V 14 Θεμιστοκλέους A B C 15 Ἀθηναίοις R S V σφίσι Stein: σφι L 16 μᾶλλον om. R S V 17 εἶπαι Gomperz: εἶναι L 19 Θεμιστοκλέως C[1]: -κλέη R V ἔμπροσθεν R 21 ἐκ τῶν κοινῶν P R S V 22 Λαυρίου R S V λέξεσθαι R S V ὀρχιδὸν A[1] B[1] δραγμάς C 23 διαιρέσεως R S V 25 [διηκοσίας] conieci pr. τὸν om. R S V 26 ἔσωσε ἐς τὸ τότε A B C

μὲν ἐποιήθησαν, οὐκ ἐχρήσθησαν, ἐς δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο. αὗταί τε δὴ αἱ νέες τοῖσι Ἀθηναίοισι προποιηθεῖσαι ὑπῆρχον, ἑτέρας τε ἔδεε προσναυπηγέεσθαι.
3 ἔδοξέ τέ σφι μετὰ τὸ χρηστήριον βουλευομένοισι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεσθαι τῇσι νηυσὶ πανδημεί, τῷ θεῷ πειθομένους, ἅμα Ἑλλήνων τοῖσι βουλομένοισι.

145 Τὰ μὲν δὴ χρηστήρια ταῦτα τοῖσι Ἀθηναίοισι ἐγεγόνεε· συλλεγομένων δὲ ἐς τὠυτὸ τῶν Ἑλλήνων τῶν περὶ τὴν Ἑλλάδα τὰ ἀμείνω φρονεόντων καὶ διδόντων σφίσι λόγον καὶ πίστιν, ἐνθαῦτα ἐδόκεε βουλευομένοισι αὐτοῖσι πρῶτον μὲν χρημάτων πάντων καταλλάσσεσθαι τάς τε ἔχθρας καὶ τοὺς κατ᾽ ἀλλήλους ἐόντας πολέμους· ἦσαν δὲ πρός τινας καὶ ἄλλους ἐγκεκρημένοι, ὁ δὲ ὢν μέγιστος Ἀθηναίοισί τε
2 καὶ Αἰγινήτῃσι. μετὰ δὲ πυνθανόμενοι Ξέρξην σὺν τῷ στρατῷ εἶναι ἐν Σάρδισι ἐβουλεύσαντο κατασκόπους πέμπειν ἐς τὴν Ἀσίην τῶν βασιλέος πρηγμάτων, ἐς Ἄργος τε ἀγγέλους ὁμαιχμίην συνθησομένους πρὸς τὸν Πέρσην, καὶ ἐς Σικελίην ἄλλους πέμπειν παρὰ Γέλωνα τὸν Δεινομένεος, ἔς τε Κέρκυραν κελεύσοντας βοηθέειν τῇ Ἑλλάδι, καὶ ἐς Κρήτην ἄλλους, φρονήσαντες εἴ κως ἕν τε γένοιτο τὸ Ἑλληνικὸν καὶ εἰ συγκύψαντες τὠυτὸ πρήσσοιεν πάντες, ὡς δεινῶν ἐπιόντων ὁμοίως πᾶσι Ἕλλησι. τὰ δὲ Γέλωνος πρήγματα μεγάλα ἐλέγετο εἶναι, οὐδαμῶν Ἑλληνικῶν τῶν
146 οὐ πολλὸν μέζω. ὡς δὲ ταῦτά σφι ἔδοξε, καταλυσάμενοι τὰς ἔχθρας πρῶτα μὲν κατασκόπους πέμπουσι ἐς τὴν Ἀσίην ἄνδρας τρεῖς. οἱ δὲ ἀπικόμενοί τε ἐς Σάρδις καὶ καταμαθόντες τὴν βασιλέος στρατιήν, ὡς ἐπάϊστοι ἐγένοντο, βασα-

1 τούτωι A B C 2 ἐγίνοντο S δὴ om. C νῆες R S V 3 προσποιηθεῖσαι C 4 βουλομένοισι C 5 ἀναδέκεσθαι R S V 6 πανδημὶ A B βουλευομένοισι R 9 τῶν περὶ τὴν Ἑλλάδα Ἑλλήνων τῶν L: transp. Schaefer 11 αὐτοῖσι βουλ. R S V 12 πάντων om. R S V 14 ἐγκεκρημένοι Reiske: ἐγκεχρημένοι L 18 ὁμαιχμίην τε A B C 20 κελεύοντας C 21 γενοίατο R S V τὸ om. R 22 εἰ] οἱ R: del. Cobet 25 πολλῷ C: πολλῶν P

νισθέντες ὑπὸ τῶν στρατηγῶν τοῦ πεζοῦ στρατοῦ ἀπήγοντο
ὡς ἀπολεύμενοι. καὶ τοῖσι μὲν κατεκέκριτο θάνατος, Ξέρξης 2
δὲ ὡς ἐπύθετο ταῦτα, μεμφθεὶς τῶν στρατηγῶν τὴν γνώμην
πέμπει τῶν τινας δορυφόρων, ἐντειλάμενος, ἢν καταλάβωσι
τοὺς κατασκόπους ζῶντας, ἄγειν παρ' ἑωυτόν. ὡς δὲ ἔτι περι- 3
εόντας αὐτοὺς κατέλαβον καὶ ἤγαγον ἐς ὄψιν τὴν βασιλέος,
τὸ ἐνθεῦτεν πυθόμενος ἐπ' οἷσι ἦλθον, ἐκέλευσέ σφεας τοὺς
δορυφόρους περιάγοντας ἐπιδείκνυσθαι πάντα τε τὸν πεζὸν
στρατὸν καὶ τὴν ἵππον, ἐπεὰν δὲ ταῦτα θηεύμενοι ἔωσι
πλήρεες, ἀποπέμπειν ἐς τὴν ἂν αὐτοὶ ἐθέλωσι χώρην
ἀσινέας. ἐπιλέγων δὲ τὸν λόγον τόνδε ταῦτα ἐνετέλλετο, 147
ὡς εἰ μὲν ἀπώλοντο οἱ κατάσκοποι, οὔτ' ἂν τὰ ἑωυτοῦ πρή-
γματα προεπύθοντο οἱ Ἕλληνες ἐόντα λόγου μέζω, οὔτ' ἄν
τι τοὺς πολεμίους μέγα ἐσίναντο ἄνδρας τρεῖς ἀπολέσαντες·
νοστησάντων δὲ τούτων ἐς τὴν Ἑλλάδα δοκέειν ἔφη ἀκού-
σαντας τοὺς Ἕλληνας τὰ ἑωυτοῦ πρήγματα πρὸ τοῦ στόλου
τοῦ γινομένου παραδώσειν σφέας τὴν ἰδίην ἐλευθερίην, καὶ
οὕτως οὐδὲ δεήσειν ἐπ' αὐτοὺς στρατηλατέοντας πρήγματα
ἔχειν. οἶκε δὲ αὐτοῦ αὕτη ἡ γνώμη τῇδε ἄλλῃ· ἐὼν γὰρ 2
ἐν Ἀβύδῳ ὁ Ξέρξης εἶδε πλοῖα ἐκ τοῦ Πόντου σιταγωγὰ
διεκπλέοντα τὸν Ἑλλήσποντον, ἔς τε Αἴγιναν καὶ Πελοπόν-
νησον κομιζόμενα. οἱ μὲν δὴ πάρεδροι αὐτοῦ ὡς ἐπύθοντο
πολέμια εἶναι τὰ πλοῖα, ἕτοιμοι ἦσαν αἱρέειν αὐτά, ἐσβλέ-
ποντες ἐς τὸν βασιλέα ὁκότε παραγγελέει. ὁ δὲ Ξέρξης 3
εἴρετο αὐτοὺς ὅκῃ πλέοιεν· οἱ δὲ εἶπαν· Ἐς τοὺς σοὺς
πολεμίους, ὦ δέσποτα, σῖτον ἄγοντες. ὁ δὲ ὑπολαβὼν
ἔφη· Οὐκ ὦν καὶ ἡμεῖς ἐκεῖ πλέομεν ἔνθα περ οὗτοι, τοῖσί

2 ἀπολούμενοι A B C P κατακέκριτο C P R S V 3 τὴν γνώμην τῶν στρατηγῶν R S V 6 ἦγον A B C P 7 ἐφ' P[1] R V ἐκέλευέ A B C P 9 ἐπὴν A B C P 10 θέλωσι R S V 12 εἰ] ἢν S V: ἂν ἢν R 13 προεπεπύθοντο R 14 τις R ἐσινέατο L 16 [τοὺς Ἕλληνας]? 17 σφέας ⟨καὶ⟩ Reiske 18 οὐδεήσειν R S V 19 ἔοικε A B C E τῇδε Schweighaeuser: τῇ τε E: τῇ(ι) γε rell. 21 διεκπλώοντα L 24 παραγγέλλοι E 25 ὅποι E 27 περ καὶ Aldus

τε ἄλλοισι ἐξηρτυμένοι καὶ σίτῳ; τί δῆτα ἀδικέουσι οὗτοι
ἡμῖν σιτία παρακομίζοντες;

148 Οἱ μέν νυν κατάσκοποι οὕτω θεησάμενοί τε καὶ ἀποπεμ-
φθέντες ἐνόστησαν ἐς τὴν Εὐρώπην, οἱ δὲ συνωμόται Ἑλ-
λήνων ἐπὶ τῷ Πέρσῃ μετὰ τὴν ἀπόπεμψιν τῶν κατασκόπων
2 δεύτερα ἔπεμπον ἐς Ἄργος ἀγγέλους. Ἀργεῖοι δὲ λέγουσι
τὰ κατ᾽ ἑωυτοὺς γενέσθαι ὧδε· πυθέσθαι γὰρ αὐτίκα κατ᾽
ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα,
πυθόμενοι δὲ καὶ μαθόντες ὥς σφεας οἱ Ἕλληνες πειρήσον-
ται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην, πέμψαι θεοπρόπους
ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους, ὥς σφι μέλλοι ἄριστα
ποιέουσι γίνεσθαι· νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχι-
λίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω,
3 τῶν δὴ εἵνεκα πέμπειν. τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι
ἀνελεῖν τάδε·

ἐχθρὲ περικτιόνεσσι, φίλ᾽ ἀθανάτοισι θεοῖσι,
εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο
καὶ κεφαλὴν πεφύλαξο· κάρη δὲ τὸ σῶμα σαώσει.

ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον, μετὰ δὲ ὡς ἐλθεῖν
τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος, ἐπελθεῖν ἐπὶ τὸ βουλευτή-
4 ριον καὶ λέγειν τὰ ἐντεταλμένα. τοὺς δὲ πρὸς τὰ λεγόμενα
ὑποκρίνασθαι ὡς ἕτοιμοί εἰσι Ἀργεῖοι ποιέειν ταῦτα τριή-
κοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεό-
μενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης· καίτοι κατά γε
τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν, ἀλλ᾽ ὅμως σφι
149 ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι. ταῦτα μὲν λέγουσι
τὴν βουλὴν ὑποκρίνασθαι, καίπερ ἀπαγορεύοντός σφι τοῦ
χρηστηρίου μὴ ποιέεσθαι τὴν πρὸς τοὺς Ἕλληνας συμμαχίην.

1 τε om. A B C E ἐξηρτημένοι A B C E 11 τῶν R εἰρησομένους R S V μέλλει A B C P S ἄριστον A B C P
12 ποιεῦσι R S V γενέσθαι A B C 14 τῶνδε δὴ P R S V
16 -όνεσι C R V 18 κάρα A B C δὲ om. C φυλάξει R S V
19 ὡς ⟨δὴ⟩ . . . ἐς [δὴ] Stein 20 ἐσελθεῖν P[c] R S V 23 σπεισόμενοι A B C 25 αὐτῶν C[1] σφίσι Stein

*σπουδὴν δὲ ἔχειν σπονδὰς γενέσθαι τριηκοντοέτιδας, καίπερ
τὸ χρηστήριον φοβεομένοισι, ἵνα δή σφι οἱ παῖδες ἀνδρω-
θέωσι ἐν τούτοισι τοῖσι ἔτεσι· μὴ δὲ σπονδέων ἐουσέων
ἐπιλέγεσθαι, ἢν ἄρα σφέας καταλάβῃ πρὸς τῷ γεγονότι
κακῷ ἄλλο πταῖσμα πρὸς τὸν Πέρσην, μὴ τὸ λοιπὸν ἔωσι
Λακεδαιμονίων ὑπήκοοι. τῶν δὲ ἀγγέλων τοὺς ἀπὸ τῆς* 2
*Σπάρτης πρὸς τὰ ῥηθέντα ἐκ τῆς βουλῆς ἀμείψασθαι τοισίδε,
περὶ μὲν σπονδέων ἀνοίσειν ἐς τοὺς πλεῦνας, περὶ δὲ ἡγεμο-
νίης αὐτοῖσι ἐντετάλθαι ὑποκρίνασθαι, καὶ δὴ λέγειν σφίσι
μὲν εἶναι δύο βασιλέας, Ἀργείοισι δὲ ἕνα· οὐκ ὦν δυνατὸν
εἶναι τῶν ἐκ Σπάρτης οὐδέτερον παῦσαι τῆς ἡγεμονίης, μετὰ
δὲ δύο τῶν σφετέρων ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν
οὐδέν. οὕτω δὴ οἱ Ἀργεῖοί φασι οὐκ ἀνασχέσθαι τῶν* 3
*Σπαρτιητέων τὴν πλεονεξίην, ἀλλ' ἑλέσθαι μᾶλλον ὑπὸ τῶν
βαρβάρων ἄρχεσθαι ἤ τι ὑπεῖξαι Λακεδαιμονίοισι, προειπεῖν
τε τοῖσι ἀγγέλοισι πρὸ δύντος ἡλίου ἀπαλλάσσεσθαι ἐκ τῆς
Ἀργείων χώρης, εἰ δὲ μή, περιέψεσθαι ὡς πολεμίους.
αὐτοὶ μὲν Ἀργεῖοι τοσαῦτα τούτων πέρι λέγουσι· ἔστι δὲ* 150
*ἄλλος λόγος λεγόμενος ἀνὰ τὴν Ἑλλάδα, ὡς Ξέρξης ἔπεμψε
κήρυκα ἐς Ἄργος πρότερον ἤ περ ὁρμῆσαι στρατεύεσθαι
ἐπὶ τὴν Ἑλλάδα. ἐλθόντα δὲ τοῦτον λέγεται εἰπεῖν·* 2
*Ἄνδρες Ἀργεῖοι, βασιλεὺς Ξέρξης τάδε ὑμῖν λέγει· Ἡμεῖς
νομίζομεν Πέρσην εἶναι ἀπ' οὗ ἡμεῖς γεγόναμεν, παῖδα
Περσέος τοῦ Δανάης, γεγονότα ἐκ τῆς Κηφέος θυγατρὸς
Ἀνδρομέδης. οὕτω ἂν ὦν εἴημεν ὑμέτεροι ἀπόγονοι. οὔτε
ὦν ἡμέας οἰκὸς ἐπὶ τοὺς ἡμετέρους προγόνους ἐκστρατεύε-
σθαι, οὔτε ὑμέας ἄλλοισι τιμωρέοντας ἡμῖν ἀντιξόους γίνε-*

1 *τριηκονταέτιδας* B S V 2 *φοβεομένους* Naber *ἀνδρεωθέωσι* A B C P 5 *ἄλλω* R *μὴ τὸν* A B C 6 *τοὺς*] *τῶν* A B C 7 *τῆς* om. R S V *βολῆς* R *τοῖσιδε* C : *τοῖσδε* rell. 9 *σφίσι* S : *σφι* rell. 11 *τὸν* C R S V 13 *οἱ* om. A B C *ἀναχέσθαι* R 14 *τῶν* om. A B C 15 *τι* om. P R S V 16 *δὲ* P R S V *δύνοντος* R S V 18 *περὶ τούτων* A B C 23 *ἀφ'* R V 26 *ὑμέας* R V *στρατεύεσθαι* A B C P 27 *ἀντίξους* A B[1] C *γενέσθαι* S

σθαι, ἀλλὰ παρ' ὑμῖν αὐτοῖσι ἡσυχίην ἔχοντας κατῆσθαι.
ἢν γὰρ ἐμοὶ γένηται κατὰ νόον, οὐδαμοὺς μέζονας ὑμέων
3 ἄξω. ταῦτα ἀκούσαντας Ἀργείους λέγεται πρῆγμα ποιήσα-
σθαι, καὶ παραχρῆμα μὲν οὐδὲν ἐπαγγελλομένους μεταιτέειν,
ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπι-
σταμένους ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι
151 μεταιτέειν, ἵνα ἐπὶ προφάσιος ἡσυχίην ἄγωσι. συμπεσεῖν
δὲ τούτοισι καὶ τόνδε τὸν λόγον λέγουσί τινες Ἑλλήνων,
πολλοῖσι [τε] ἔτεσι ὕστερον γενόμενον τούτων· τυχεῖν ἐν
Σούσοισι τοῖσι Μεμνονίοισι ἐόντας ἑτέρου πρήγματος εἵνεκα
ἀγγέλους Ἀθηναίων, Καλλίην τε τὸν Ἱππονίκου καὶ τοὺς
μετὰ τούτου ἀναβάντας, Ἀργείους δὲ τὸν αὐτὸν τοῦτον
χρόνον πέμψαντας καὶ τούτους ἐς Σοῦσα ἀγγέλους εἰρωτᾶν
Ἀρτοξέρξην τὸν Ξέρξεω εἴ σφι ἔτι ἐμμένει τὴν πρὸς Ξέρξην
φιλίην συνεκεράσαντο, ἢ νομιζοίατο πρὸς αὐτοῦ εἶναι πολέ-
μιοι· βασιλέα δὲ Ἀρτοξέρξην μάλιστα ἐμμένειν φάναι καὶ
152 οὐδεμίαν νομίζειν πόλιν Ἄργεος φιλιωτέρην. εἰ μέν νυν
Ξέρξης τε ἀπέπεμψε ταῦτα λέγοντα κήρυκα ἐς Ἄργος καὶ
Ἀργείων ἄγγελοι ἀναβάντες ἐς Σοῦσα ἐπειρώτων Ἀρτοξέρ-
ξην περὶ φιλίης, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν, οὐδέ τινα γνώ-
μην περὶ αὐτῶν ἀποφαίνομαι ἄλλην γε ἢ τήν περ αὐτοὶ
2 Ἀργεῖοι λέγουσι. ἐπίσταμαι δὲ τοσοῦτον ὅτι εἰ πάντες
ἄνθρωποι τὰ οἰκήια κακὰ ἐς μέσον συνενείκαιεν ἀλλάξασθαι
βουλόμενοι τοῖσι πλησίοισι, ἐγκύψαντες ἂν ἐς τὰ τῶν πέλας
κακὰ ἀσπασίως ἕκαστοι αὐτῶν ἀποφεροίατο ὀπίσω τὰ ἐση-
3 νείκαντο. οὕτω [δὴ] οὐδ' Ἀργείοισι αἴσχιστα πεποίηται.
ἐγὼ δὲ ὀφείλω λέγειν τὰ λεγόμενα, πείθεσθαί γε μὲν οὐ

1 καθῆσθαι RSV 2 γένοιται ʔ μέζονος (*pluris*) Val 3 ἔξω RSV 6 τὰ τῆς RSV 8 Ἑλλήνω RV 9 τε om. ABCP: an γε? 10 Μεμνονείοισι P 14 Ἀρτοξέρξεα ABCP ἐμμένειν ἐθέλουσι ABC τῇ .. φιλίῃ Bekker 15 αὐτοὺς A¹B 16 -ξέρξεα P ἐπιμένειν RSV 18 τε om. PRSV 19 -ξέρξεα L 22 λέγουσι om. RSV τοσούτωι ABC (-τω): τοσοῦτο P 23 συνενείκααν A¹: συνενεικαι B¹C ἀναλλάξασθαι B: ἀλλάξαι RSV 24 ἐσκύψαντες ABCPᶜ εἰς RV 26 δὴ om. RSV οὐδ' Krueger: οὐκ L 27 μεν ὦν οὐ RSV

παντάπασιν ὀφείλω, καί μοι τοῦτο τὸ ἔπος ἐχέτω ἐς πάντα
λόγον· ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ
ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι
πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ
βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρεούσης λύπης.

Τὰ μὲν περὶ Ἀργείων εἴρηται· ἐς δὲ τὴν Σικελίην ἄλλοι 153
τε ἀπίκατο ἄγγελοι ἀπὸ τῶν συμμάχων συμμείξοντες Γέλωνι
καὶ δὴ καὶ ἀπὸ Λακεδαιμονίων Σύαγρος. τοῦ δὲ Γέλωνος
τούτου πρόγονος, οἰκήτωρ ὁ ἐν Γέλῃ, ἦν ἐκ νήσου Τήλου
τῆς ἐπὶ Τριοπίῳ κειμένης· ὃς κτιζομένης Γέλης ὑπὸ Λινδίων
τε τῶν ἐκ Ῥόδου καὶ Ἀντιφήμου οὐκ ἐλείφθη. ἀνὰ χρόνον 2
δὲ αὐτοῦ οἱ ἀπόγονοι γενόμενοι ἱροφάνται τῶν χθονίων θεῶν
διετέλεον ἐόντες, Τηλίνεω ἑνός τευ τῶν προγόνων κτησαμένου
τρόπῳ τοιῷδε· ἐς Μακτώριον πόλιν τὴν ὑπὲρ Γέλης οἰκη-
μένην ἔφυγον ἄνδρες Γελῴων στάσι ἑσσωθέντες. τούτους 3
ὦν ὁ Τηλίνης κατήγαγε ἐς Γέλην, ἔχων οὐδεμίαν ἀνδρῶν
δύναμιν ἀλλὰ ἱρὰ τούτων τῶν θεῶν. ὅθεν δὲ αὐτὰ ἔλαβε
ἢ αὐτὸς ἐκτήσατο, τοῦτο δὲ οὐκ ἔχω εἰπεῖν. τούτοισι δ'
ὦν πίσυνος ἐὼν κατήγαγε, ἐπ' ᾧ τε οἱ ἀπόγονοι αὐτοῦ ἱρο-
φάνται τῶν θεῶν ἔσονται. θῶμά μοι ὦν καὶ τοῦτο γέγονε 4
πρὸς τὰ πυνθάνομαι, κατεργάσασθαι Τηλίνην ἔργον τοσοῦτον·
τὰ τοιαῦτα γὰρ ἔργα οὐ πρὸς [τοῦ] ἅπαντος ἀνδρὸς νενόμικα
γίνεσθαι, ἀλλὰ πρὸς ψυχῆς τε ἀγαθῆς καὶ ῥώμης ἀνδρηίης·
ὁ δὲ λέγεται πρὸς τῆς Σικελίης τῶν οἰκητόρων τὰ ὑπεναντία
τούτων πεφυκέναι θηλυδρίης τε καὶ μαλακώτερος ἀνήρ.
οὕτω μέν νυν ἐκτήσατο τοῦτο τὸ γέρας· Κλεάνδρου δὲ τοῦ 154

1 πάντα πᾶσι Dulac εἰς R V 4 τοὺς om. P R S V ἕστηκε R S V 5 σφίσι Plut. mor. 863: σφι L 7 ἀπικέατο P (non R) συμμίξαντες A B C: -οντες rell. 9 [ὁ] ἐν Γέλῃ Reiske: ἐὼν Γέλης Schaefer 10 Τριώπεω R: Τριόπεω S V 11 Ἀντιφήμου Ios. Scaliger: Ἀντтιοφ. S V: Ἀντιοφ. rell. 12 οἱ] τοῦ οἱ R V 13 τευ τῶν] τουτων R S V κατησαμένου C: κτισαμ. R S V 14 Μακτόριον R γαίης C οἰκοιμένην R 15 στάσει A B C R S [V] 18 ἢ ⟨εἰ⟩ Krueger δὲ om. A B C 19 πίσσυνος R S V 20 ὦν om. R S V 21 κατεργασθαι A B C 22 τοῦ del. Valckenaer νενόμικε Classen 23 γενέσθαι R S V 26 οὕτω] οὗτος Stein

Πανταρέος τελευτήσαντος τὸν βίον, ὃς ἐτυράννευσε μὲν
Γέλης ἑπτὰ ἔτεα, ἀπέθανε δὲ ὑπὸ Σαβύλλου ἀνδρὸς Γελῴου,
ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτης, Κλεάν-
δρου ἐὼν ἀδελφεός. ἔχοντος δὲ Ἱπποκράτεος τὴν τυραννίδα
ὁ Γέλων, ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονος, πολλῶν
μετ' ἄλλων καὶ Αἰνησιδήμου τοῦ Παταίκου †ὃς† ἦν δορυφόρος
2 Ἱπποκράτεος. μετὰ δὲ οὐ πολλὸν χρόνον δι' ἀρετὴν
ἀπεδέχθη πάσης τῆς ἵππου εἶναι ἵππαρχος· πολιορκέοντος
γὰρ Ἱπποκράτεος Καλλιπολίτας τε καὶ Ναξίους καὶ
Ζαγκλαίους τε καὶ Λεοντίνους καὶ πρὸς Συρηκοσίους τε καὶ
τῶν βαρβάρων συχνοὺς ἀνὴρ ἐφαίνετο ἐν τούτοισι τοῖσι
πολέμοισι ἐὼν ὁ Γέλων λαμπρότατος. τῶν δὲ εἶπον πολίων
πασέων πλὴν Συρηκουσέων οὐδεμία ἀπέφυγε δουλοσύνην
3 πρὸς Ἱπποκράτεος. Συρηκοσίους δὲ Κορίνθιοί τε καὶ
Κερκυραῖοι ἐρρύσαντο μάχῃ ἑσσωθέντας ἐπὶ ποταμῷ Ἐλώρῳ·
ἐρρύσαντο δὲ οὗτοι ἐπὶ τοισίδε καταλλάξαντες, ἐπ' ᾧ τε
Ἱπποκράτεϊ Καμάριναν Συρηκοσίους παραδοῦναι· Συρηκοσίων
155 δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον. ὡς δὲ καὶ Ἱπποκράτεα τυραν-
νεύσαντα ἴσα ἔτεα τῷ ἀδελφεῷ Κλεάνδρῳ κατέλαβε ἀπο-
θανεῖν πρὸς πόλι Ὕβλῃ, στρατευσάμενον ἐπὶ τοὺς Σικελούς,
οὕτω δὴ ὁ Γέλων τῷ λόγῳ τιμωρέων τοῖσι Ἱπποκράτεος
παισὶ Εὐκλείδῃ τε καὶ Κλεάνδρῳ, οὐ βουλομένων τῶν
πολιητέων κατηκόων ἔτι εἶναι, τῷ ἔργῳ, ὡς ἐπεκράτησε
μάχῃ τῶν Γελῴων, ἦρχε αὐτὸς ἀποστερήσας τοὺς Ἱππο-
2 κράτεος παῖδας. μετὰ δὲ τοῦτο τὸ εὕρημα τοὺς γαμόρους
καλεομένους τῶν Συρηκοσίων ἐκπεσόντας ὑπό τε τοῦ δήμου καὶ
τῶν σφετέρων δούλων, καλεομένων δὲ Κυλλυρίων, ὁ Γέλων

1 Πανδάρεως C : Πατάρεος R : Παταρέος PSV 3 λαμβάνει RSV 4 ἀδελφεὸς ἐών ABC 5 ἱεροφάντεω AB 6 Αἰνεσ. RSV Παταϊκοῦ ABCP [ὃς] Reiske : υἱέος Stein 8 ἀπεδείχθη A 9 γὰρ] δὲ C 10 pr. τε C, alt. RSV om. 12 πυλέμοισι S : πολεμίοισι(ν) rell. 13 πασέων] τουτέων ABCP -κοσίων RSV ἀπέφυγε Eltz : πέφευγε L 16 δὲ] δὲ καὶ C τοῖσδε L κατα-λέξαντες PRSV τε om. R 17 Καμάρῖναν R 19 Κασσάνδρῳ AB : Κασάνδρῳ C 27 Κιλλυρίων A : Κυλληρίων B

καταγαγὼν τούτους ἐκ Κασμένης πόλιος ἐς τὰς Συρηκούσας ἔσχε καὶ ταύτας· ὁ γὰρ δῆμος ὁ τῶν Συρηκοσίων ἐπιόντι Γέλωνι παραδιδοῖ τὴν πόλιν καὶ ἑωυτόν. ὁ δὲ ἐπείτε 156
παρέλαβε τὰς Συρηκούσας, Γέλης μὲν ἐπικρατέων λόγον ἐλάσσω ἐποιέετο, ἐπιτρέψας αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ, ὁ δὲ τὰς Συρηκούσας ἐκράτυνε, καὶ ἦσάν οἱ πάντα αἱ Συρήκουσαι. αἱ δὲ παραυτίκα ἀνά τ' ἔδραμον 2
καὶ ἔβλαστον· τοῦτο μὲν γὰρ Καμαριναίους ἅπαντας ἐς τὰς Συρηκούσας ἀγαγὼν πολιήτας ἐποίησε, Καμαρίνης δὲ τὸ ἄστυ κατέσκαψε, τοῦτο δὲ Γελῴων ὑπερημίσεας τῶν ἀστῶν τὠυτὸ τοῖσι Καμαριναίοισι ἐποίησε· Μεγαρέας τε τοὺς ἐν Σικελίῃ, ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν, τοὺς μὲν αὐτῶν παχέας, ἀειραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκῶντας ἀπολέεσθαι διὰ τοῦτο, ἀγαγὼν ἐς τὰς Συρηκούσας πολιήτας ἐποίησε· τὸν δὲ δῆμον τῶν Μεγαρέων, οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι, ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρηκούσας ἀπέδοτο ἐπ' ἐξαγωγῇ ἐκ Σικελίης. τὠυτὸ δὲ τοῦτο 3
καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας. ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον. τοιούτῳ μὲν τρόπῳ τύραννος ἐγεγόνεε μέγας ὁ Γέλων· τότε δ' ὡς οἱ ἄγγελοι τῶν Ἑλλήνων ἀπίκατο ἐς 157
τὰς Συρηκούσας, ἐλθόντες αὐτῷ ἐς λόγους ἔλεγον τάδε· Ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι [τε καὶ Ἀθηναῖοι] καὶ οἱ τούτων σύμμαχοι παραλαμψομένους σε πρὸς τὸν βάρβαρον·

1 et 4 Συρηκούσσας A B 4–6 Γέλης . . . Συρηκούσας (-κούσσας A^c B) om. R 5 Γέλωνι S V ἀδελφῷ A B 6 οἱ πάντα Reiske: ἅπαντα L 7 -ήκουσσαι A B: -άκουσαι R V 8 ἔκβλαστον R S V: ἀνέβλαστον C P 9 -ηκούσσας A B: -ακούσας R S V 10 τούτω R 13 ἀειραμένους A B: -ρομένους rell. 14 προσδοκέοντας C P ἀπολέσθαι R V ἀγαγὼν Bekker: ἄγων L -ηκούσσας A: -ακούσσας B: -ακούσας R S V 15 πολίτας R V 17 -ηκούσσας A B: -ακούσας R S V 18 ἀπέδοτο ἐξαγαγὼν γῇ ἐκ C 20 τούτους] τοὺς C 21 τοιοῦτο R μέγας ἐγεγόνεε Γέλων R S V 23 -ηκούσσας A B: -ακούσας R S V 24 τε καὶ Ἀθ. om. A B C P 25 σύμμαχοι τούτων R S V πρὸς τὸν] τοὺς πρὸς C

τὸν γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντως κου πυνθάνεαι,
ὅτι Πέρσης ἀνὴρ μέλλει ζεύξας τὸν Ἑλλήσποντον καὶ
ἐπάγων πάντα τὸν ἠῷον στρατὸν ἐκ τῆς Ἀσίης στρατη-
λατήσειν ἐπὶ τὴν Ἑλλάδα, πρόσχημα μὲν ποιεύμενος ὡς ἐπ'
Ἀθήνας ἐλαύνει, ἐν νόῳ δὲ ἔχων πᾶσαν τὴν Ἑλλάδα ὑπ'
2 ἑωυτῷ ποιήσασθαι. σὺ δὲ δυνάμιός τε ⟨γὰρ⟩ ἥκεις μεγάλης
καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη ~~μέτα~~ ἄρχοντί γε
Σικελίης, βοήθει τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ
συνελευθέρου. ἁλὴς μὲν γὰρ γενομένη πᾶσα ἡ Ἑλλὰς χεὶρ
μεγάλη συνάγεται, καὶ ἀξιόμαχοι γινόμεθα τοῖσι ἐπιοῦσι·
ἢν δὲ ἡμέων οἱ μὲν καταπροδιδῶσι, οἱ δὲ μὴ θέλωσι τιμωρέειν,
τὸ δὲ ὑγιαῖνον τῆς Ἑλλάδος ᾖ ὀλίγον, τοῦτο δὲ ἤδη δεινὸν
3 γίνεται μὴ πέσῃ πᾶσα ἡ Ἑλλάς. μὴ γὰρ ἐλπίσῃς, ἢν
ἡμέας καταστρέψηται ὁ Πέρσης μάχῃ κρατήσας, ὡς οὐκὶ
ἥξει παρὰ σέ γε, ἀλλὰ πρὸ τούτου φύλαξαι· βοηθέων γὰρ
ἡμῖν σεωυτῷ τιμωρέεις· τῷ δὲ εὖ βουλευθέντι πρήγματι
158 τελευτὴ ὡς τὸ ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεσθαι. οἱ μὲν
ταῦτα ἔλεγον, Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε·
Ἄνδρες Ἕλληνες, λόγον ἔχοντες πλεονέκτην ἐτολμήσατε
ἐμὲ σύμμαχον ἐπὶ τὸν βάρβαρον παρακαλέοντες ἐλθεῖν.
2 αὐτοὶ δὲ ἐμεῦ πρότερον δεηθέντος βαρβαρικοῦ στρατοῦ
συνεπάψασθαι, ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος συνῆπτο,
ἐπισκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς
Ἐγεσταίων φόνον ἐκπρήξασθαι, ὑποτείνοντός τε τὰ ἐμπόρια
συνελευθεροῦν ἀπ' ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυ-
ρέσιες γεγόνασι, οὔτε ἐμεῦ εἵνεκα ἤλθετε βοηθήσοντες οὔτε

2 μέλλει om. RSV καὶ om. RSV 3 ἠοῖον Dindorf στρατηλατέειν CP: ἐστρατηλάτησεν RSV 5 ἐλαύνειν C νῶ RSV 6 γὰρ add. Stein ἥκεις] ἡγέαι? μεγάλως Reiske 7 τῆς om. RSV μέτε R 9 αλλῆς A¹B γενομ. C quoque χειρὶ μεγάλη συλλέγεται RSV 11 οἱ μὲν ἡμέων ABC θελήσωσι RSV 12 δὴ ἤδη RV: ἤδη S 13 ἡ om. C 14 οὐχὶ RSV 16 εὖ om. RSV βουληθέντι B 17 θέλει RSV 18 ταῦ R: αὐτὰ SV(?) 23 τε τοῦ Δωριέως AB 24 Ἐγεστέων RV ὑποτίνοντός RSV 25 τε om. ABC ἐπαυρέσεις C: ἐπαρέσκες RV: ἐπαρκέσις S

τὸν Δωριέος φόνον ἐκπρηξόμενοι, τό τε κατ' ὑμέας τάδε
πάντα ὑπὸ βαρβάροισι νέμεται. ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ 3
ἐπὶ τὸ ἄμεινον κατέστη. νῦν δὲ ἐπειδὴ περιελήλυθε ὁ
πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας, οὕτω δὴ Γέλωνος μνῆστις
γέγονε. ἀτιμίης δὲ πρὸς ὑμέων κυρήσας οὐκ ὁμοιώσομαι 4
ὑμῖν, ἀλλ' ἕτοιμός εἰμι βοηθέειν παρεχόμενος διηκοσίας τε
τριήρεας καὶ δισμυρίους ὁπλίτας καὶ δισχιλίην ἵππον καὶ
δισχιλίους τοξότας καὶ δισχιλίους σφενδονήτας καὶ δισχιλίους
ἱπποδρόμους ψιλούς· σῖτόν τε ἁπάσῃ τῇ Ἑλλήνων στρατιῇ,
ἔστ' ἂν διαπολεμήσωμεν, ὑποδέκομαι παρέξειν. ἐπὶ δὲ 5
λόγῳ τοιῷδε τάδε ὑπίσχομαι, ἐπ' ᾧ τε στρατηγός τε καὶ
ἡγεμὼν τῶν Ἑλλήνων ἔσομαι πρὸς τὸν βάρβαρον· ἐπ' ἄλλῳ
δὲ λόγῳ οὔτ' ἂν αὐτὸς ἔλθοιμι οὔτ' ἂν ἄλλους πέμψαιμι.
ταῦτα ἀκούσας οὔτε ἠνέσχετο ὁ Σύαγρος εἶπέ τε τάδε· Ἦ 159
κε μέγ' οἰμώξειε ὁ Πελοπίδης Ἀγαμέμνων πυθόμενος Σπαρ-
τιήτας τὴν ἡγεμονίην ἀπαραιρῆσθαι ὑπὸ Γέλωνός τε
καὶ Συρηκοσίων. ἀλλὰ τούτου μὲν τοῦ λόγου μηκέτι
μνησθῇς, ὅκως τὴν ἡγεμονίην τοι παραδώσομεν. ἀλλ' εἰ
μὲν βούλεαι βοηθέειν τῇ Ἑλλάδι, ἴσθι ἀρξόμενος ὑπὸ
Λακεδαιμονίων· εἰ δ' ἄρα μὴ δικαιοῖς ἄρχεσθαι, σὺ δὲ μὴ
βοηθέειν. πρὸς ταῦτα ὁ Γέλων, ἐπειδὴ ὥρα ἀπεστραμμένους 160
τοὺς λόγους τοῦ Συάγρου, τὸν τελευταῖόν σφι τόνδε ἐξέφαινε
λόγον· Ὦ ξεῖνε Σπαρτιῆτα, ὀνείδεα κατιόντα ἀνθρώπῳ φιλέει
ἐπανάγειν τὸν θυμόν· σὺ μέντοι ἀποδεξάμενος ὑβρίσματα
ἐν τῷ λόγῳ οὔ με ἔπεισας ἀσχήμονα ἐν τῇ ἀμοιβῇ γενέσθαι.
ὅκου δὲ ὑμεῖς οὕτω περιέχεσθε τῆς ἡγεμονίης, οἰκὸς καὶ ἐμὲ 2
μᾶλλον ὑμέων περιέχεσθαι, στρατιῆς τε ἐόντα πολλαπλησίης

1 Δωριέως AB δὲ PRSV ὑμᾶς RV 2 ἅπαντα ABC
11 ἐπ' . . . ἔσομαι om. R pr. τε om. ABCP τῶν Ἑλλ. καὶ ἡγ. C
13 τε RSV alt. ἂν om. RSV 16 ἀπαιρῆσθαι C: ὑπαιρεῖσθαι
RSV 20 δὲ μὴ δὲ AB 21 βοήθει ABCP ἀπεστρεμμένους C
22 τόδε RV ἐξέφηνε SV 25 οὔ με (οὔτε V: οὐκ S) ἔπεισας
RSV: οὔ με πείσεις ABCP: οὔ μ' ἔπεισας Stob. flor. 19, 19; 20, 44
27 περιέχεσθαι] περιέχεσθε τῆς ἡγεμονίης R ὄντα RV πολλαπλα-
σίης L

ἡγεμόνα καὶ νεῶν πολλὸν πλεύνων. ἀλλ’ ἐπείτε ὑμῖν ὁ
λόγος οὕτω προσάντης κατίσταται, ἡμεῖς τι ὑπείξομεν τοῦ
ἀρχαίου λόγου. εἰ τοῦ μὲν πεζοῦ ὑμεῖς ἡγέοισθε, τοῦ δὲ
ναυτικοῦ ἐγώ· εἰ δὲ ὑμῖν ἡδονὴ τοῦ κατὰ θάλασσαν ἡγεμο-
νεύειν, τοῦ πεζοῦ ἐγὼ θέλω. καὶ ἢ τούτοισι ὑμέας χρεόν
161 ἐστι ἀρκέεσθαι ἢ ἀπιέναι συμμάχων τοιῶνδε ἐρήμους. Γέλων
μὲν δὴ ταῦτα προετείνετο, φθάσας δὲ ὁ Ἀθηναίων ἄγγελος
τὸν Λακεδαιμονίων ἀμείβετό μιν τοισίδε· Ὦ βασιλεῦ
Συρηκοσίων, οὐκ ἡγεμόνος δεομένη ἡ Ἑλλὰς ἀπέπεμψε
ἡμέας πρὸς σέ, ἀλλὰ στρατιῆς. σὺ δὲ ὅκως μὲν στρατιὴν
πέμψεις μὴ ἡγεύμενος τῆς Ἑλλάδος, οὐ προφαίνεις, ὡς δὲ
2 στρατηγήσεις αὐτῆς, γλίχεαι. ὅσον μέν νυν παντὸς τοῦ
Ἑλλήνων στρατοῦ ἐδέου ἡγέεσθαι, ἐξήρκεε ἡμῖν τοῖσι
Ἀθηναίοισι ἡσυχίην ἄγειν, ἐπισταμένοισι ὡς ὁ Λάκων ἱκανός
τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενος·
ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέεαι τῆς ναυτικῆς ἄρχειν,
οὕτω ἔχει τοι· οὐδ’ ἢν ὁ Λάκων ἐπίῃ τοι ἄρχειν αὐτῆς,
ἡμεῖς ἐπήσομεν. ἡμετέρη γάρ ἐστι αὕτη γε μὴ αὐτῶν
βουλομένων Λακεδαιμονίων. τούτοισι μὲν ὦν ἡγέεσθαι
βουλομένοισι οὐκ ἀντιτείνομεν, ἄλλῳ δὲ παρήσομεν οὐδενὶ
3 ναυαρχέειν. μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν
πλεῖστον εἴημεν ἐκτημένοι, εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι
συγχωρήσομεν τῆς ἡγεμονίης, ἀρχαιότατον μὲν ἔθνος παρε-
χόμενοι, μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων· τῶν
καὶ Ὅμηρος ὁ ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον
ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν. οὕτω οὐκ
162 ὄνειδος οὐδέν ἡμῖν ἐστι λέγειν ταῦτα. ἀμείβετο Γέλων
τοισίδε· Ξεῖνε Ἀθηναῖε, ὑμεῖς οἴκατε τοὺς μὲν ἄρχοντας

1 νηῶν πολὺ L 2 καταστήσαται R 4 λέγω C 6 ἀρέσκεσθαι ABCP 7 ὁ τῶν E 8 τῶν CRV τοιάδε RSV : τοῖσδε rell. 10 σὺ . . . ἀπολογεύμενος (15) om. C 11 πέμψης RSV προφαίνῃ RSV : ἀποφαίνεις E 12 στρατηγήσῃς RSV 13 ἐδέο Bredow ἐξήρκει L 15 τι RV (?) 16 δέῃ RSV 17 οὕτω] οὔτε R ἐποίῃ SV τὸ C 18 γε om. A 21 γὰρ ὧδέ γε παρ’ ἄλλων RSV 22 κεκτημένοι RSV 28 τοῖσιδε C : τοῖσδε rell. μὲν om. ABCEP

ἔχειν, τοὺς δὲ ἀρξομένους οὐκ ἕξειν. ἐπεὶ τοίνυν οὐδὲν
ὑπιέντες ἔχειν τὸ πᾶν ἐθέλετε, οὐκ ἂν φθάνοιτε τὴν ταχίστην
ὀπίσω ἀπαλλασσόμενοι καὶ ἀγγέλλοντες τῇ Ἑλλάδι ὅτι ἐκ
τοῦ ἐνιαυτοῦ τὸ ἔαρ αὐτῇ ἐξαραίρηται. [οὗτος δὲ ὁ νόος 2
τοῦ ῥήματος, τὸ ἐθέλει λέγειν· δῆλα γὰρ ὡς ἐν τῷ ἐνιαυτῷ
ἐστι τὸ ἔαρ δοκιμώτατον, τῆς δὲ τῶν Ἑλλήνων στρατιῆς
τὴν ἑωυτοῦ στρατιήν. στερισκομένην ὧν τὴν Ἑλλάδα τῆς
ἑωυτοῦ συμμαχίης εἴκαζε ὡς εἰ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ
ἐξαραιρημένον εἴη.]

Οἱ μὲν δὴ τῶν Ἑλλήνων ἄγγελοι τοιαῦτα τῷ Γέλωνι 163
χρηματισάμενοι ἀπέπλεον· Γέλων δὲ πρὸς ταῦτα δείσας μὲν
περὶ τοῖσι Ἕλλησι μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβα-
λέσθαι, δεινὸν δὲ καὶ οὐκ ἀνασχετὸν ποιησάμενος ἐλθὼν
ἐς Πελοπόννησον ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων, ἐὼν Σικελίης
τύραννος, ταύτην μὲν τὴν ὁδὸν ἠμέλησε, ὁ δὲ ἄλλης εἴχετο·
ἐπείτε γὰρ τάχιστα ἐπύθετο τὸν Πέρσην διαβεβηκότα τὸν 2
Ἑλλήσποντον, πέμπει πεντηκοντέροισι τρισὶ Κάδμον τὸν
Σκύθεω ἄνδρα Κῷον ἐς Δελφούς, ἔχοντα χρήματα πολλὰ
καὶ φιλίους λόγους, καραδοκήσοντα τὴν μάχην τῇ πεσέεται,
καὶ ἢν μὲν ὁ βάρβαρος νικᾷ, τά τε χρήματα αὐτῷ διδόναι
καὶ γῆν τε καὶ ὕδωρ τῶν ἄρχει ὁ Γέλων, ἢν δὲ οἱ Ἕλληνες,
ὀπίσω ἀπάγειν. ὁ δὲ Κάδμος οὗτος πρότερον τούτων 164
παραδεξάμενος παρὰ πατρὸς τυραννίδα Κῴων εὖ βεβηκυῖαν,
ἑκών τε εἶναι καὶ δεινοῦ ἐπιόντος οὐδενὸς ἀλλ' ὑπὸ δικαιο-
σύνης ἐς μέσον Κῴοισι καταθεὶς τὴν ἀρχὴν οἴχετο ἐς Σικελίην,
ἔνθα παρὰ Σαμίων ἔσχε τε καὶ κατοίκησε πόλιν Ζάγκλην
τὴν ἐς Μεσσήνην μεταβαλοῦσαν τὸ οὔνομα. τοῦτον δὴ ὁ 2

1 ἀρχομένους E οὐχ ABCE ἔχειν RSV 2 ἐπιέντες ABC τὸ πᾶν ἔχειν E: ἔχειν om. RSV 4 αὐτῇ om. E ἐξαίρηται C οὗτος . . . εἴη del. Wesseling 5 τὸ] τοδε RSV ὡς om. RSV 7 ὧν om. RSV 8 ἐκ om. E 10 τοσαῦτα PRSV 12 δυνέωνται RSV ὑπερβαλλεσθαι V 15 ἤχετο R 19 φίλους C καραδοκήσαντα RSV τῇ Struve: ᾗ L πεσεῖται RSV 21 pr. καὶ om. C 24 ἀλλὰ ἀπὸ ABC 25 ᾤχετο RSV 26 παρὰ] μετὰ RSV οἴκησε RSV 27 ἐν Μεσσήνῃ ABC μεταβαλλοῦσαν R τοὔνομα ABC

Γέλων τὸν Κάδμον καὶ τοιούτῳ τρόπῳ ἀπικόμενον διὰ
δικαιοσύνην, τήν οἱ αὐτὸς ἄλλην συνῄδεε ἐοῦσαν, ἔπεμπε·
ὃς ἐπὶ τοῖσι ἄλλοισι δικαίοισι τοῖσι ἐξ ἑωυτοῦ ἐργασμένοισι
καὶ τόδε οὐκ ἐλάχιστον τούτων ἐλίπετο· κρατήσας γὰρ
μεγάλων χρημάτων τῶν οἱ Γέλων ἐπετράπετο, παρεὸν
κατασχέσθαι οὐκ ἠθέλησε, ἀλλ' ἐπεὶ οἱ Ἕλληνες ἐπεκρά-
τησαν τῇ ναυμαχίῃ καὶ Ξέρξης οἰχώκεε ἀπελαύνων, καὶ δὴ
καὶ ἐκεῖνος ἀπίκετο ἐς τὴν Σικελίην ἅπαντα τὰ χρήματα
165 ἄγων. λέγεται δὲ καὶ τάδε ὑπὸ τῶν ἐν Σικελίῃ οἰκημένων,
ὡς ὅμως καὶ μέλλων ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων ὁ Γέλων
ἐβοήθησε ἂν τοῖσι Ἕλλησι, εἰ μὴ ὑπὸ Θήρωνος τοῦ Αἰνησι-
δήμου Ἀκραγαντίνων μουνάρχου ἐξελασθεὶς ἐξ Ἱμέρης
Τήριλλος ὁ Κρινίππου, τύραννος ἐὼν Ἱμέρης, ἐπῆγε ὑπ'
αὐτὸν τὸν χρόνον τοῦτον Φοινίκων καὶ Λιβύων καὶ Ἰβήρων
καὶ Λιγύων καὶ Ἐλισύκων καὶ Σαρδονίων καὶ Κυρνίων
τριήκοντα μυριάδας καὶ στρατηγὸν αὐτῶν Ἀμίλκαν τὸν
Ἄννωνος, Καρχηδονίων ἐόντα βασιλέα, κατὰ ξεινίην τε
τὴν ἑωυτοῦ ὁ Τήριλλος ἀναγνώσας καὶ μάλιστα διὰ τὴν
Ἀναξίλεω τοῦ Κρητίνεω προθυμίην, ὃς Ῥηγίου ἐὼν τύραννος,
τὰ ἑωυτοῦ τέκνα δοὺς ὁμήρους Ἀμίλκᾳ ἐπῆγε ἐπὶ τὴν Σικε-
λίην τιμωρέων τῷ πενθερῷ· Τηρίλλου γὰρ εἶχε θυγατέρα
Ἀναξίλεως, τῇ οὔνομα ἦν Κυδίππη. οὕτω δὴ οὐκ οἷόν τε
γενόμενον βοηθέειν τὸν Γέλωνα τοῖσι Ἕλλησι ἀποπέμπειν
166 ἐς Δελφοὺς τὰ χρήματα. πρὸς δὲ καὶ τάδε λέγουσι, ὡς
συνέβη τῆς αὐτῆς ἡμέρης ἔν τε τῇ Σικελίῃ Γέλωνα καὶ
Θήρωνα νικᾶν Ἀμίλκαν τὸν Καρχηδόνιον καὶ ἐν Σαλαμῖνι
τοὺς Ἕλληνας τὸν Πέρσην. τὸν δὲ Ἀμίλκαν, Καρχηδόνιον
ἐόντα πρὸς πατρός, μητρόθεν δὲ Συρηκόσιον, βασιλεύσαντά

2 ᾔδεεν RSV ἐνεοῦσαν Naber ἀνέπεμπεν RSV 4 ἐλείπετο P 6 ἐθέλησε P 8 καὶ om. C ἅπαντα Schaefer: ἀπὸ πάντα ABCP: πάντα RSV 9 ἐν] ἐν τῆι ABC 11 Αἰνεσ. RSV 12 ἐξελαθεὶς L 13 ἐπ' ABCP 15 Ἐλυσίκων R: Εσιλύκων ABC Σαρδονίων (?) C^1: Σαρδόνων C^c et rell. 17 Ἄνωνος RSV 19 Ἀξίλεω ABC 25 τῇ om. C 26 τὸν Καρχηδόνιον . . . Ἀμίλκαν om. C

τε κατ᾽ ἀνδραγαθίην Καρχηδονίων, ὡς ἡ συμβολή τε ἐγίνετο
καὶ ὡς ἑσσοῦτο τῇ μάχῃ, ἀφανισθῆναι πυνθάνομαι· οὔτε
γὰρ ζῶντα οὔτε ἀποθανόντα φανῆναι οὐδαμοῦ γῆς· τὸ πᾶν
γὰρ ἐπεξελθεῖν διζήμενον Γέλωνα. ἔστι δὲ ὑπ᾽ αὐτῶν 167
Καρχηδονίων ὅδε λόγος λεγόμενος, οἰκότι χρεωμένων, ὡς
οἱ μὲν βάρβαροι τοῖσι Ἕλλησι [ἐν τῇ Σικελίῃ] ἐμάχοντο
ἐξ ἠοῦς ἀρξάμενοι μέχρι δείλης ὀψίης (ἐπὶ τοσοῦτο γὰρ
λέγεται ἑλκύσαι τὴν σύστασιν), ὁ δὲ Ἀμίλκας ἐν τούτῳ τῷ
χρόνῳ μένων ἐν τῷ στρατοπέδῳ [ἐθύετο καὶ] ἐκαλλιερέετο
ἐπὶ πυρῆς μεγάλης σώματα ὅλα καταγίζων, ἰδὼν δὲ τροπὴν
τῶν ἑωυτοῦ γινομένην, ὡς ἔτυχε ἐπισπένδων τοῖσι ἱροῖσι,
ὦσε ἑωυτὸν ἐς τὸ πῦρ· οὕτω δὴ κατακαυθέντα ἀφανισθῆναι.
ἀφανισθέντι δὲ Ἀμίλκᾳ τρόπῳ εἴτε τοιούτῳ ὡς Φοίνικες 2
λέγουσι, εἴτε ἑτέρῳ [ὡς Καρχηδόνιοι καὶ Συρηκόσιοι], τοῦτο
μὲν οἱ θύουσι, τοῦτο δὲ μνήματα ἐποίησαν ἐν πάσῃσι τῇσι
πόλισι τῶν ἀποικίδων, ἐν αὐτῇ τε μέγιστον Καρχηδόνι. τὰ
μὲν ἀπὸ Σικελίης τοσαῦτα.

Κερκυραῖοι δὲ τάδε ὑποκρινάμενοι τοῖσι ἀγγέλοισι τοιάδε 168
ἐποίησαν· καὶ γὰρ τούτους παρελάμβανον οἱ αὐτοὶ οἵ περ
ἐς Σικελίην ἀπίκατο, λέγοντες τοὺς αὐτοὺς λόγους τοὺς καὶ
πρὸς Γέλωνα ἔλεγον. οἱ δὲ παραυτίκα μὲν ὑπίσχοντο
πέμψειν τε καὶ ἀμυνέειν, φράζοντες ὡς οὔ σφι περιοπτέη
ἐστὶ ἡ Ἑλλὰς ἀπολλυμένη· ἢν γὰρ σφαλῇ, σφεῖς γε οὐδὲν
ἄλλο ἢ δουλεύσουσι τῇ πρώτῃ τῶν ἡμερέων· ἀλλὰ τιμω-
ρητέον εἴη ἐς τὸ δυνατώτατον. ὑπεκρίναντο μὲν οὕτω 2
εὐπρόσωπα· ἐπεὶ δὲ ἔδει βοηθέειν, ἄλλα νοέοντες ἐπλήρωσαν
νέας ἑξήκοντα, μόγις δὲ ἀναχθέντες προσέμειξαν τῇ Πελο-
ποννήσῳ, καὶ περὶ Πύλον καὶ Ταίναρον γῆς τῆς Λακε-
δαιμονίων ἀνεκώχευον τὰς νέας, καραδοκέοντες καὶ οὗτοι

1 ἐγένετο S 5 ὅδε ὁ R V οἰκότι Koen : εἰκόνι L (-ώνι B) 6 ἐν τῇ Σικελίῃ om. P[r] R S V 7 τοσοῦτον R S V 8 λέγειν R S V : del. Cobet 9 ἐθύετο καὶ del. Abicht 10 κατίζων C 12 εἰς R V 14 ὡς . . Συρηκ. del. Stein : καὶ Συρηκ. om. P R S V 16 πόλησι R V 20 ἀπίκοντο A B C P 21 ὑπέσχοντο πέμπειν R S V 26 νοεῦντες R S V 27 προσέμιξαν L

τὸν πόλεμον τῇ πεσέεται, ἀελπτέοντες μὲν τοὺς Ἕλληνας
ὑπερβαλέεσθαι, δοκέοντες δὲ τὸν Πέρσην κατακρατήσαντα
3 πολλὸν ἄρξειν πάσης τῆς Ἑλλάδος. ἐποίευν ὦν ἐπίτηδες,
ἵνα ἔχωσι πρὸς τὸν Πέρσην λέγειν τοιάδε· Ὦ βασιλεῦ,
ἡμεῖς παραλαμβανόντων τῶν Ἑλλήνων ἡμέας ἐς τὸν πόλεμον
τοῦτον, ἔχοντες δύναμιν οὐκ ἐλαχίστην οὐδὲ νέας ἐλαχίστας
παρασχόντες ἂν ἀλλὰ πλείστας μετά γε Ἀθηναίους, οὐκ
ἠθελήσαμέν τοι ἀντιοῦσθαι οὐδέ τι ἀποθύμιον ποιῆσαι.
τοιαῦτα λέγοντες ἤλπιζον πλέον τι τῶν ἄλλων οἴσεσθαι·
4 τά περ ἂν καὶ ἐγένετο, ὡς ἐμοὶ δοκέει. πρὸς δὲ τοὺς
Ἕλληνάς σφι σκῆψις ἐπεποίητο, τῇ περ δὴ καὶ ἐχρήσαντο·
αἰτιωμένων γὰρ τῶν Ἑλλήνων ὅτι οὐκ ἐβοήθεον, ἔφασαν
πληρῶσαι μὲν ἑξήκοντα τριήρεας, ὑπὸ δὲ ἐτησιέων ἀνέμων
ὑπερβαλεῖν Μαλέην οὐκ οἷοί τε γενέσθαι· οὕτω οὐκ ἀπικέσθαι
ἐς Σαλαμῖνα καὶ οὐδεμιῇ κακότητι λειφθῆναι τῆς ναυμαχίης.
οὗτοι μὲν οὕτω διεκρούσαντο τοὺς Ἕλληνας.

169 Κρῆτες δέ, ἐπείτε σφέας παρελάμβανον οἱ ἐπὶ τούτοισι
ταχθέντες Ἑλλήνων, ἐποίησαν τοιόνδε· πέμψαντες κοινῇ
θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρώτων εἴ σφι ἄμεινον
2 τιμωρέουσι γίνεται τῇ Ἑλλάδι. ἡ δὲ Πυθίη ὑπεκρίνατο·
Ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενέλεω τιμωρη-
μάτων Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ
συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον,
ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπασθεῖσαν ὑπ᾽ ἀνδρὸς
βαρβάρου γυναῖκα. ταῦτα οἱ Κρῆτες ὡς ἀπενειχθέντα
170 ἤκουσαν, ἔσχοντο τῆς τιμωρίης. λέγεται γὰρ Μίνων κατὰ
ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην

1 ᾗ L 2 ὑπερβάλλεσθαι A B C : -βαλέσθαι S Ξέρξεα R S V
3 οὖν A B C 4 λέγειν om. A B C 5 ἡμέας om. R S V
8 σοι R S : σε (?) V ἐναντιοῦσθαι A B C P S 10 καὶ om. A B C
13 ἐτησίων S 14 ὑπερβαλέειν L οἷόν R 15 συμμαχίης C
19 σφίσι Stein 21 μέμφεσθε R S V : οὔτι μέμνησθε Reiske
Μενελάου A B C P : Μενέλεῳ Wesseling 22 μηνυίων (?) R :
μηνύων V 23 τῶν R Καμίκῳ L 24 κείνοισι P R
ἁρπαχθεῖσαν A B P : ἀπαχθ. C 26 ἀπείχοντο R : ἀπέχ. S : ἀπήχ. V
Μίνεων A B : Μίνεω R S V

καλευμένην ἀποθανεῖν βιαίῳ θανάτῳ. ἀνὰ δὲ χρόνον Κρῆτας θεοῦ σφέας ἐποτρύναντος, πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων, ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπ' ἔτεα πέντε πόλιν Καμικόν, τὴν κατ' ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο. τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν 2
οὔτε παραμένειν λιμῷ συνεστεῶτας, ἀπολιπόντας οἴχεσθαι. ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας, ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν· συναραχθέντων δὲ τῶν πλοίων (οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι), ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους, ἀντὶ δὲ εἶναι νησιώτας ἠπειρώτας. ἀπὸ δὲ Ὑρίης πόλιος 3
τὰς ἄλλας οἰκίσαι, τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως, ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν, αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων, οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὗτοι· αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός. ὁ δὲ Μίκυθος, οἰκέτης ἐὼν Ἀνα- 4
ξίλεω, ἐπίτροπος Ῥηγίου κατελέλειπτο, οὗτος ὅς περ ἐκπεσὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήσας ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺς πολλοὺς ἀνδριάντας. ἀλλὰ τὰ μὲν κατὰ 171
Ῥηγίνους τε καὶ Ταραντίνους τοῦ λόγου μοι παρενθήκη γέγονε. ἐς δὲ τὴν Κρήτην ἐρημωθεῖσαν, ὡς λέγουσι Πραίσιοι, ἐσοικίζεσθαι ἄλλους τε ἀνθρώπους καὶ μάλιστα Ἕλληνας, τρίτῃ δὲ γενεῇ μετὰ Μίνων τελευτήσαντα γενέσθαι τὰ Τρωικά, ἐν τοῖσι οὐ φλαυροτάτους φαίνεσθαι ἐόντας

1 καλεομένην A B C ἀνὰ] ἵνα R V : εἵνα S 2 σφέας Cantabr. : σφε L 4 Κάμικον L τὴν om. C 5 νέμονται B 7 ἀπολαβόντα C : ὑπολαβόντάς R 10 Ὑρηδίην A¹ B : Ὑρηλίην Aᶜ C τε om. P¹ R S V 11 Μεσαπίους C 12 ⟨τοῦ⟩ εἶναι Aldus Ὑρηλίης A B C πόλις Herwerden 13 οἰκίσαι Schaefer : οἰκῆσαι L ἃς A B C 17 ⟨φεύγειν⟩ ἀναγκαζόμενοι vel ἀναχαζόμενοι Madvig 18 οὗτοι Pingel : οὕτω L. δὲ] γερ R : γε V 19 ἐπέην L 20 καταλέλειπτο L ὥσπερ R S V ἐκ Περσῶν R 26 Μίνεω L γίνεσθαι A B C

2 Κρῆτας τιμωροὺς Μενέλεῳ. ἀντὶ τούτων δέ σφι ἀπονο-
στήσασι ἐκ Τροίης λιμόν τε καὶ λοιμὸν γενέσθαι καὶ αὐτοῖσι
καὶ τοῖσι προβάτοισι, ἔστε τὸ δεύτερον ἐρημωθείσης Κρήτης
μετὰ τῶν ὑπολοίπων τρίτους αὐτὴν νῦν νέμεσθαι Κρῆτας.
ἡ μὲν δὴ Πυθίη ὑπομνήσασα ταῦτα ἔσχε βουλομένους
τιμωρέειν τοῖσι Ἕλλησι.

172 Θεσσαλοὶ δὲ ὑπὸ ἀναγκαίης τὸ πρῶτον ἐμήδισαν, ὡς
διέδεξαν, ὅτι οὔ σφι ἥνδανε τὰ οἱ Ἀλευάδαι ἐμηχανῶντο.
ἐπείτε γὰρ ἐπύθοντο τάχιστα μέλλοντα διαβαίνειν τὸν
Πέρσην ἐς τὴν Εὐρώπην, πέμπουσι ἐς τὸν Ἰσθμὸν ἀγγέλους.
ἐν δὲ τῷ Ἰσθμῷ ἦσαν ἁλισμένοι πρόβουλοι τῆς Ἑλλάδος
ἀραιρημένοι ἀπὸ τῶν πολίων τῶν τὰ ἀμείνω φρονεουσέων
2 περὶ τὴν Ἑλλάδα. ἀπικόμενοι δὲ ἐπὶ τούτους τῶν Θεσσαλῶν
οἱ ἄγγελοι ἔλεγον· Ἄνδρες Ἕλληνες, δεῖ φυλάσσεσθαι τὴν
ἐσβολὴν τὴν Ὀλυμπικήν, ἵνα Θεσσαλίη τε καὶ ἡ σύμπασα
Ἑλλὰς ἐν σκέπῃ τοῦ πολέμου ᾖ. ἡμεῖς μέν νυν ἕτοιμοί
εἰμεν συμφυλάσσειν, πέμπειν δὲ χρὴ καὶ ὑμέας στρατιὴν
πολλήν, ὡς εἰ μὴ πέμψετε, ἐπίστασθε ἡμέας ὁμολογήσειν
τῷ Πέρσῃ· οὐ γάρ τοι προκατημένους τοσοῦτο πρὸ τῆς ἄλλης
3 Ἑλλάδος μούνους πρὸ ὑμέων δεῖ ἀπολέσθαι. βοηθέειν δὲ
οὐ βουλόμενοι ἀναγκαίην ἡμῖν οὐδεμίαν οἷοί τέ ἐστε προσ-
φέρειν· οὐδαμὰ γὰρ ἀδυνασίης ἀνάγκη κρέσσων ἔφυ. ἡμεῖς
δὲ πειρησόμεθα αὐτοί τινα σωτηρίην μηχανώμενοι. ταῦτα
173 ἔλεγον οἱ Θεσσαλοί. οἱ δὲ Ἕλληνες πρὸς ταῦτα ἐβουλεύ-
σαντο ἐς Θεσσαλίην πέμπειν κατὰ θάλασσαν πεζὸν στρατὸν
φυλάξοντα τὴν ἐσβολήν. ὡς δὲ συνελέχθη ὁ στρατός,
ἔπλεε δι' Εὐρίπου. ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον,

1 ἀντὶ] ἀπὸ A B C P 3 ὥστε Heiberg 4 νέμεσθαι. Κρῆτας μὲν δὴ ἡ Πυθίη Stein et Herwerden 5 βουλόμενος C 7 ὡς] καὶ Pingel 8 διεδέξαντ' C 9 ἐπυθέατο P R S V 10 πέμπουσι γὰρ ἐς R S V 11 ἀλισκόμενοι C 12 προνοεουσέων R S V 16 ἐν om. R S V ᾖ ante Ἑλλὰς A B C P 17 ἔσμεν A B C 18 πέμψητε C¹ R S V 19 τοι S V : τι rell. τοσοῦτον R S V 21 βουλομένοισιν sine οὐ R S V οὐδεμίην P R S V ἐστι C 22 κρέσσον C

ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην, τὰς νέας αὐτοῦ κατα-
λιπών, καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν ἥ περ
ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ
ποταμὸν Πηνειόν, μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ
τῆς Ὄσσης. ἐνθαῦτα ἐστρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ 2
μυρίους ὁπλίτας συλλεγέντες, καί σφι προσῆν ἡ Θεσσαλῶν
ἵππος. ἐστρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετος ὁ
Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένος, γένεος μέντοι ἐὼν
οὐ τοῦ βασιληίου, Ἀθηναίων δὲ Θεμιστοκλέης ὁ Νεοκλέος.
ἔμειναν δὲ ὀλίγας ἡμέρας ἐνθαῦτα· ἀπικόμενοι γὰρ ἄγγελοι 3
παρὰ Ἀλεξάνδρου τοῦ Ἀμύντεω ἀνδρὸς Μακεδόνος συνε-
βούλευόν σφι ἀπαλλάσσεσθαι μηδὲ μένοντας ἐν τῇ ἐσβολῇ
καταπατηθῆναι ὑπὸ τοῦ στρατοῦ τοῦ ἐπιόντος, σημαίνοντες
τὸ πλῆθός τε τῆς στρατιῆς καὶ τὰς νέας. ὡς δὲ οὗτοί σφι
ταῦτα συνεβούλευον (χρηστὰ γὰρ ἐδόκεον συμβουλεύειν, καί
σφι εὔνοος ἐφαίνετο ἐὼν ὁ Μακεδών), ἐπείθοντο. δοκέειν 4
δέ μοι, ἀρρωδίη ἦν τὸ πεῖθον, ὡς ἐπύθοντο καὶ ἄλλην
ἐοῦσαν ἐσβολὴν ἐς Θεσσαλοὺς κατὰ τὴν ἄνω Μακεδονίην
διὰ Περραιβῶν κατὰ Γόννον πόλιν, τῇ περ δὴ καὶ ἐσέβαλε
ἡ στρατιὴ ἡ Ξέρξεω. καταβάντες δὲ οἱ Ἕλληνες ἐπὶ τὰς
νέας ὀπίσω ἐπορεύοντο ἐς τὸν Ἰσθμόν. αὕτη ἐγένετο ἡ ἐς 174
Θεσσαλίην στρατιή, βασιλέος τε μέλλοντος διαβαίνειν ἐς τὴν
Εὐρώπην ἐκ τῆς Ἀσίης καὶ ἐόντος ἤδη ἐν Ἀβύδῳ. Θεσσαλοὶ
δὲ ἐρημωθέντες συμμάχων οὕτω δὴ ἐμήδισαν προθύμως οὐδ'
ἔτι ἐνδοιαστῶς, ὥστε ἐν τοῖσι πρήγμασι ἐφαίνοντο βασιλέϊ
ἄνδρες ἐόντες χρησιμώτατοι.

Οἱ δὲ Ἕλληνες ἐπείτε ἀπίκατο ἐς τὸν Ἰσθμόν, ἐβου- 175
λεύοντο πρὸς τὰ λεχθέντα ἐξ Ἀλεξάνδρου τῇ τε στήσονται

2 ᾗ(ι) ABC 4 ῥέοντα Dobree 6 ὁπλῖται Aldus (non C) 7 δὲ om. C μὲν et ἐκ (8) om. PRSV 8 γένος S 13 alt. τοῦ S solus 14 τε om. PRSV 16 ἐὼν om. RSV 17 ἄλλη RSV 18 ἐσβουλὴν RV 19 Περαιβῶν ABCP Γόνον CSV καὶ om. BC 20–21 ὀπίσω ἐπὶ τὰς νέας RSV 22 στρατηίη Valckenaer βασιλέως ABC 24 δὲ om. RV ἠρημωθέντες RSV 28 ἐξ om. RSV ᾗ(ι) L

τὸν πόλεμον καὶ ἐν οἵοισι χώροισι. ἡ νικῶσα δὲ γνώμη
ἐγίνετο τὴν ἐν Θερμοπύλῃσι ἐσβολὴν φυλάξαι· στεινοτέρη
γὰρ ἐφαίνετο ἐοῦσα τῆς ἐς Θεσσαλίην καὶ μία ἀγχοτέρη τε
2 τῆς ἑωυτῶν. τὴν δὲ ἀτραπόν, δι' ἣν ἥλωσαν οἱ ἁλόντες
Ἑλλήνων ἐν Θερμοπύλῃσι, οὐδὲ ᾔδεσαν ἐοῦσαν πρότερον ἤ
περ ἀπικόμενοι ἐς Θερμοπύλας ἐπύθοντο Τρηχινίων. ταύτην
ὦν ἐβουλεύσαντο φυλάσσοντες τὴν ἐσβολὴν μὴ παριέναι ἐς
τὴν Ἑλλάδα τὸν βάρβαρον, τὸν δὲ ναυτικὸν στρατὸν πλέειν
γῆς τῆς Ἱστιαιώτιδος ἐπὶ Ἀρτεμίσιον. ταῦτα γὰρ ἀγχοῦ τε
ἀλλήλων ἐστὶ ὥστε πυνθάνεσθαι τὰ κατὰ ἑκατέρους ἐόντα,
176 οἵ τε χῶροι οὕτως ἔχουσι· τοῦτο μέν, τὸ Ἀρτεμίσιον, ἐκ
τοῦ πελάγεος τοῦ Θρηικίου ἐξ εὐρέος συνάγεται ἐς στεινὸν
ἐόντα τὸν πόρον τὸν μεταξὺ νήσου τε Σκιάθου καὶ ἠπείρου
Μαγνησίης· ἐκ δὲ τοῦ στεινοῦ τῆς Εὐβοίης ἤδη τὸ Ἀρτε-
2 μίσιον δέκεται αἰγιαλός, ἐν δὲ Ἀρτέμιδος ἱρόν. ἡ δὲ αὖ
διὰ Τρηχῖνος ἔσοδος ἐς τὴν Ἑλλάδα ἐστὶ τῇ στεινοτάτη
ἡμίπλεθρον. οὐ μέντοι κατὰ τοῦτό γε ἐστὶ τὸ στεινότατον
τῆς χώρης τῆς ἄλλης, ἀλλ' ἔμπροσθέ τε Θερμοπυλέων καὶ
ὄπισθε, κατά τε Ἀλπηνούς, ὄπισθε ἐόντας, ἐοῦσα ἁμαξιτὸς
μούνη, καὶ ἔμπροσθε κατὰ Φοίνικα ποταμὸν ἀγχοῦ Ἀνθήλης
3 πόλιος, ἄλλη ἁμαξιτὸς μούνη. τῶν δὲ Θερμοπυλέων τὸ μὲν
πρὸς ἑσπέρης ὄρος ἄβατόν τε καὶ ἀπόκρημνον, ὑψηλόν, ἀνα-
τεῖνον ἐς τὴν Οἴτην· τὸ δὲ πρὸς τὴν ἠῶ τῆς ὁδοῦ θάλασσα
ὑποδέκεται καὶ τενάγεα. ἔστι δὲ ἐν τῇ ἐσόδῳ ταύτῃ θερμὰ
λουτρά, τὰ Χύτρους καλέουσι οἱ ἐπιχώριοι, καὶ βωμὸς ἵδρυται
Ἡρακλέος ἐπ' αὐτοῖσι. ἐδέδμητο δὲ τεῖχος κατὰ ταύτας
4 τὰς ἐσβολάς, καὶ τό γε παλαιὸν πύλαι ἐπῆσαν. ἔδειμαν

1 οἵοις χωρίοισιν R S V δὲ om. C 2 ἐγένετο S 3 ἐν Θεσσαλίῃ P R S V μία] ἅμα A B C P : ἅμα μία Dietsch 5 ᾔδεσαν R V quoque 7 ἐς om. C 9 γῆς om. R S V 10 ἑκατέρους P R quoque 13 πόρον τὸν μεταξὺ ἐόντα P S : πόρον τὸν μεταξύ τε ἐόντα R V 15 ἐκδέκεται Aldus 16 εἰς R τῇ] ἡ A B C 18 ἄλλης] Μηλίδος Stein : παραλίης Herwerden 19 ὄπισθεν V ὄπισθεν R V ἐοῦσα om. A B C ἁμαξητὸς R (it. 21) 20 Ἀνθηλῆς A B C P 21 ἄλλη om. C P τὸ μὲν om. R S V 22 ἑσπέρην R S V ὑψηλόν del. Valckenaer 23 ἕω R S V 27 τό γε τὸ A B

δὲ Φωκέες τὸ τεῖχος δείσαντες, ἐπεὶ Θεσσαλοὶ ἦλθον ἐκ
Θεσπρωτῶν οἰκήσοντες γῆν τὴν Αἰολίδα, τήν περ νῦν
ἐκτέαται. ἅτε δὴ πειρωμένων τῶν Θεσσαλῶν καταστρέ-
φεσθαί σφεας, τοῦτο προεφυλάξαντο οἱ Φωκέες καὶ τὸ ὕδωρ
τὸ θερμὸν τότε ἐπῆκαν ἐπὶ τὴν ἔσοδον, ὡς ἂν χαραδρωθείη
ὁ χῶρος, πᾶν μηχανώμενοι ὅκως μή σφι ἐσβάλοιεν οἱ
Θεσσαλοὶ ἐς τὴν χώρην. τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ 5
παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου
ἔκειτο· τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ
τῆς Ἑλλάδος τὸν βάρβαρον. κώμη δέ ἐστι ἀγχοτάτω τῆς
ὁδοῦ, Ἀλπηνοὶ οὔνομα· ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογί-
ζοντο οἱ Ἕλληνες. οἱ μὲν οὖν χῶροι οὗτοι τοῖσι Ἕλλησι 177
εἶναι ἐφαίνοντο ἐπιτήδεοι· ἅπαντα γὰρ προσκεψάμενοι καὶ
ἐπιλογισθέντες ὅτι οὔτε πλήθεϊ ἕξουσι χρᾶσθαι οἱ βάρβαροι
οὔτε ἵππῳ, ταύτῃ σφι ἔδοξε δέκεσθαι τὸν ἐπιόντα ἐπὶ τὴν
Ἑλλάδα. ὡς δὲ ἐπύθοντο τὸν Πέρσην ἐόντα ἐν Πιερίῃ,
διαλυθέντες ἐκ τοῦ Ἰσθμοῦ ἐστρατεύοντο αὐτῶν οἱ μὲν ἐς
Θερμοπύλας πεζῇ, ἄλλοι δὲ κατὰ θάλασσαν ἐπ' Ἀρτεμίσιον.

Οἱ μὲν δὴ Ἕλληνες κατὰ τάχος ἐβοήθεον διαταχθέντες, 178
Δελφοὶ δ' ἐν τούτῳ τῷ χρόνῳ ἐχρηστηριάζοντο τῷ θεῷ
ὑπὲρ ἑωυτῶν καὶ τῆς Ἑλλάδος καταρρωδηκότες, καί σφι
ἐχρήσθη ἀνέμοισι εὔχεσθαι· μεγάλους γὰρ τούτους ἔσεσθαι
τῇ Ἑλλάδι συμμάχους. Δελφοὶ δὲ δεξάμενοι τὸ μαντήιον 2
πρῶτα μὲν Ἑλλήνων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι
ἐξήγγειλαν τὰ χρησθέντα αὐτοῖσι, καί σφι δεινῶς καταρρω-
δέουσι τὸν βάρβαρον ἐξαγγείλαντες χάριν ἀθάνατον κατέ-
θεντο· μετὰ δὲ ταῦτα οἱ Δελφοὶ τοῖσι ἀνέμοισι βωμόν τε
ἀπέδεξαν ἐν Θυίῃ, τῇ περ τῆς Κηφισοῦ θυγατρὸς Θυίης τὸ

2 οἰκήσαντες AB 3 δὲ S 4 τοῦτο om. RSV 6 μηχανεώμενοι RSV: -εόμενοι P ἐμβάλοιεν RSV οἱ om. RSV 7 ἐπὶ ABCP alt. τὸ om. RSV 8 τε om. C πλέον] παλαιὸν ABC 9 ταῦτα ABC 10 ἀγχοτάτη R[CV] 12 οὖν] νυν ABCP 13 πάντα ABC 17 διαληθ. R ἐς] ἐν RV 18 πεζοί RSV ἐς RSV 19 καταταχθέντες C 22 μεγίστους RSV 23 ξυμμάχους RSV 28 Θύιηι B: Θυίης AP: Θύης CRV[S] Θυίης B: Θύης CRSV

τέμενός ἐστι, ἐπ' ἧς καὶ ὁ χῶρος οὗτος τὴν ἐπωνυμίην ἔχει,
καὶ θυσίῃσί σφεας μετήισαν. Δελφοὶ μὲν δὴ κατὰ τὸ
χρηστήριον ἔτι καὶ νῦν τοὺς ἀνέμους ἱλάσκονται.
179 Ὁ δὲ ναυτικὸς Ξέρξεω στρατὸς ὁρμώμενος ἐκ Θέρμης
πόλιος παρέβαλε νηυσὶ τῇσι ἄριστα πλεούσῃσι δέκα ἰθὺ
Σκιάθου, ἔνθα ἦσαν προφυλάσσουσαι νέες τρεῖς Ἑλληνίδες,
Τροιζηνίη τε καὶ Αἰγιναίη καὶ Ἀττική. προϊδόντες δὲ οὗτοι
180 τὰς νέας τῶν βαρβάρων ἐς φυγὴν ὥρμησαν. τὴν μὲν δὴ
Τροιζηνίην, τῆς ἦρχε Πρηξῖνος, αὐτίκα αἱρέουσι ἐπισπόμενοι
οἱ βάρβαροι· καὶ ἔπειτα τῶν ἐπιβατέων αὐτῆς τὸν καλλι-
στεύοντα ἀγαγόντες ἐπὶ τὴν πρῴρην τῆς νεὸς ἔσφαξαν,
διαδέξιον ποιεύμενοι τὸν εἷλον τῶν Ἑλλήνων πρῶτον καὶ
κάλλιστον. τῷ δὲ σφαγιασθέντι τούτῳ οὔνομα ἦν Λέων·
181 τάχα δ' ἄν τι καὶ τοῦ οὐνόματος ἐπαύροιτο. ἡ δὲ Αἰγιναίη,
τῆς ἐτριηράρχεε Ἀσωνίδης, καί τινά σφι θόρυβον παρέσχε
Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος, ἀνδρὸς ἀρίστου γενο-
μένου ταύτην τὴν ἡμέρην· ὃς ἐπειδὴ ἡ νηῦς ἡλίσκετο ἐς
2 τοῦτο ἀντεῖχε μαχόμενος ἐς ὃ κατεκρεοργήθη ἅπας. ὡς δὲ
πεσὼν οὐκ ἀπέθανε ἀλλ' ἦν ἔμπνοος, οἱ Πέρσαι, οἵ περ
ἐπεβάτευον ἐπὶ τῶν νεῶν, δι' ἀρετὴν τὴν ἐκείνου περι-
ποιῆσαί μιν περὶ πλείστου ἐποιήσαντο, σμύρνῃ τε ἰώμενοι
τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες·
3 καί μιν, ὡς ὀπίσω ἀπίκοντο ἐς τὸ ἑωυτῶν στρατόπεδον,
ἐπεδείκνυσαν ἐκπαγλεόμενοι πάσῃ τῇ στρατιῇ, περιέποντες
εὖ· τοὺς δὲ ἄλλους τοὺς ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον
182 ὡς ἀνδράποδα. αἱ μὲν δὴ δύο τῶν νεῶν οὕτω ἐχειρώθησαν·
ἡ δὲ τρίτη, τῆς ἐτριηράρχεε Φόρμος ἀνὴρ Ἀθηναῖος, φεύγουσα

2 μετῆ(ι)σαν A B C δὴ] νυν R S V 4 ὁρμεόμενος P : -εώμενος C 5 παρέλαβε A^1 B C 9 ἧς A B C 11 ἄγοντες R S V τῆς πρώρης A B (πρό-) C P νηὸς C P : νεὼς R S V 12 ὄρνιθα δεξιὸν Madvig 13 ὄνομα C : τοὔνομα P R S V 14 τι om. A B C ὀνόματος L 15 Ἀστωνίδης R S V 16 Πύθεω L 17 ναῦς L 18 κατεκρεουργήθη C P R S V 21 σμύρνῃσί A B C P 22 τὰ] καὶ τὰ R V καὶ ἐκ R S V 23 ἀπίκαντο R 24 ἐπιδείκ. R V ἐκπλαγεόμενοι R S V τῇ om. R στρατιῇ καὶ R S V 26 οὕτω om. R S V 27 Φίρμος P : Φρίμος C φεύγουσ R

ἐξοκέλλει ἐς τὰς ἐκβολὰς τοῦ Πηνειοῦ, καὶ τοῦ μὲν σκάφεος
ἐκράτησαν οἱ βάρβαροι, τῶν δὲ ἀνδρῶν οὔ. ὡς γὰρ δὴ
τάχιστα ἐπώκειλαν τὴν νέα οἱ Ἀθηναῖοι, ἀποθορόντες κατὰ
Θεσσαλίην πορευόμενοι ἐκομίσθησαν ἐς Ἀθήνας. ταῦτα οἱ 183
Ἕλληνες οἱ ἐπ' Ἀρτεμισίῳ στρατοπεδευόμενοι πυνθάνονται
διὰ πυρσῶν ἐκ Σκιάθου. πυθόμενοι δὲ καὶ καταρρωδήσαντες
ἀπὸ τοῦ Ἀρτεμισίου μετορμίζοντο ἐς Χαλκίδα, φυλάξοντες
μὲν τὸν Εὔριπον, λείποντες δὲ ἡμεροσκόπους περὶ τὰ ὑψηλὰ
τῆς Εὐβοίης. τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς 2
ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ
Μαγνησίης, καλεόμενον δὲ Μύρμηκα. ἐνθαῦτα οἱ βάρβαροι
ἐπειδὴ στήλην λίθου ἐπέθηκαν κομίσαντες ἐπὶ τὸ ἕρμα,
ὁρμηθέντες αὐτοὶ ἐκ Θέρμης, ὥς σφι τὸ ἐμποδὼν ἐγεγόνεε
καθαρόν, ἐπέπλεον πάσῃσι τῇσι νηυσί, ἕνδεκα ἡμέρας
παρέντες μετὰ τὴν βασιλέος ἐξέλασιν ἐκ Θέρμης. τὸ δὲ 3
ἕρμα σφι κατηγήσατο ἐὸν ἐν πόρῳ μάλιστα Πάμμων Σκύ-
ριος. πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς
Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν
μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς.

Μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων 184
ἀπαθής τε κακῶν ἦν ὁ στρατός, καὶ πλῆθος ἦν τηνικαῦτα
ἔτι, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, τὸν μὲν ἐκ τῶν νεῶν
τῶν ἐκ τῆς Ἀσίης, ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ
χιλιέων, τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ἐόντα ὅμιλον
τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ
τετρακοσίους, ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι ἐν

1 ἐκβολὰς P[1] : ἐσβ. A B C : ἐμβ. R S V P[c] 6 διὰ] παρὰ A B C P 7 μετωρμ. C P R S V 8 λειπόντες C : λιπόντες Dulac 10 ἐπεστάλησαν S V : δοκῶ ἐστάλησαν R 13 ἐκποδὼν R S V 14 ἔπλεον P R S V (-εν) ἕν δέκα R : ενδέκα A B : ἐν δέκα C ἡμέρῃ(ι)σι A B C 16 ἐὸν ἐμπόρῳ R S V Πάμμῳ R S V 17 πανήμερον C : πανήμεροι Krueger 18 Σηπιάδα . . . ἐόντα καὶ om. R 19 Κασταναίης S V 20 νυν om. R S V 22 ἔτι om. A B C εὑρίσκω τόσον S τὸν] τῶν A B C 23 διηκοσίων R S V 24 ἑκάστου S [V] ὅμιλον ἐόντα A B C 25 τέσσαρας A[1] C R V[1] 26 ὡς ἀνὰ (ἂν B) διηκοσίους om. R S V

2 ἑκάστῃ νηί. ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν, χωρὶς
ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων, Περσέων τε καὶ Μήδων
καὶ Σακέων τριήκοντα ἄνδρες. οὗτος ἄλλος ὅμιλος γίνεται
τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα.
3 προσθήσω δ' ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν
πεντηκοντέρων, ποιήσας, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον,
ἀν' ὀγδώκοντα ἄνδρας ἐνεῖναι. συνελέχθη δὲ ταῦτα τὰ πλοῖα,
ὡς καὶ πρότερον εἰρέθη, τρισχίλια. ἤδη ὦν ἄνδρες ἂν εἶεν
4 ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι. τοῦτο μὲν δὴ τὸ ἐκ
τῆς Ἀσίης ναυτικὸν ἦν, σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ
μία, χιλιάδες τε ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατον-
τάδες ἓξ καὶ δεκάς. τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν
μυριάδες ἐγένοντο, τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες. προσθήσω
δ' ἔτι τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ
τοὺς τὰ ἅρματα Λίβυας, πλῆθος ποιήσας δισμυρίους ἄνδρας.
5 καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέ-
μενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία
καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς. τοῦτο
μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν εἴρηται,
ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν
185 πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι. τὸ δὲ δὴ ἐκ τῆς
Εὐρώπης ἀγόμενον στράτευμα ἔτι προσλογιστέα τούτῳ παντὶ
τῷ ἐξηριθμημένῳ· δόκησιν δὲ δεῖ λέγειν. νέας μέν νυν οἱ
ἀπὸ Θρηίκης Ἕλληνες καὶ ἐκ τῶν νήσων τῶν ἐπικειμένων τῇ
Θρηίκῃ παρείχοντο εἴκοσι καὶ ἑκατόν. ἐκ μέν νυν τουτέων
τῶν νεῶν ἄνδρες τετρακισχίλιοι καὶ δισμύριοι γίνονται.
2 πεζοῦ δὲ τὸν Θρήικες παρείχοντο καὶ Παίονες καὶ Ἐορδοὶ

1 νεῒ A B C   3 γίνονται S   4 τε om. R S V   6 ποιήσας ἔτι πλέον αὐτῶν ἢ ἐλάσσονα ὀγδ. R S V   8 ὧν ἂν ἦν ἐν αὐτ. R S V   9 τέσσαρες A[1]   δὴ] νυν P R S V   11 δὲ A B C P[1]   ἔπεισι] ἔπι A[1]   ταύτῃ R S V   12 δέκα R S V   13 ἐγίνοντο C   14 δ' ἔτι] δὲ A B C   17 γίνονται R S V   18 pr. καὶ om. R   δέκα R S V   20 τε om. R S V   21 ἐπέπλεον C   23 δεῖ] δη B V[1] : δὴ δεῖ A   24 νήσων τῶν om. R S V   ἐπικειμενέων P   26 μύριοι C : τρισμύριοι R S V

καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένος καὶ Βρύγοι καὶ Πίερες
καὶ Μακεδόνες καὶ Περραιβοὶ καὶ Ἐνιῆνες καὶ Δόλοπες καὶ
Μάγνητες καὶ Ἀχαιοὶ καὶ ὅσοι τῆς Θρηίκης τὴν παραλίην
νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδας δοκέω
γενέσθαι. αὗται ὦν αἱ μυριάδες ἐκείνῃσι προστεθεῖσαι 3
τῇσι ἐκ τῆς Ἀσίης γίνονται αἱ πᾶσαι ἀνδρῶν αἱ μάχιμοι
μυριάδες διηκόσιαι καὶ ἑξήκοντα καὶ τέσσερες, ἔπεισι δὲ
ταύτῃσι ἑκατοντάδες ἑκκαίδεκα καὶ δεκάς. τοῦ μαχίμου δὲ 186
τούτου ἐόντος ἀριθμὸν τοσοῦτον τὴν θεραπηίην τὴν ἑπομένην
τούτοισι καὶ τοὺς ἐν τοῖσι σιταγωγοῖσι ἀκάτοισι ἐόντας καὶ
μάλα ἐν τοῖσι ἄλλοισι πλοίοισι τοῖσι ἅμα πλέουσι τῇ στρατιῇ,
τούτους τῶν μαχίμων ἀνδρῶν οὐ δοκέω εἶναι ἐλάσσονας ἀλλὰ
πλεῦνας. καὶ δή σφεας ποιέω ἴσους ἐκείνοισι εἶναι καὶ οὔτε 2
πλεῦνας οὔτε ἐλάσσονας οὐδέν· ἐξισούμενοι δὲ οὗτοι τῷ
μαχίμῳ ἐκπληροῦσι τὰς ἴσας μυριάδας ἐκείνοισι. οὕτω
πεντακοσίας τε μυριάδας καὶ εἴκοσι καὶ ὀκτὼ καὶ χιλιάδας
τρεῖς καὶ ἑκατοντάδας δύο καὶ δεκάδας δύο ἀνδρῶν ἤγαγε
Ξέρξης ὁ Δαρείου μέχρι Σηπιάδος καὶ Θερμοπυλέων. οὗτος 187
μὲν δὴ τοῦ συνάπαντος τοῦ Ξέρξεω στρατεύματος ἀριθμός,
γυναικῶν δὲ σιτοποιῶν καὶ παλλακέων καὶ εὐνούχων οὐδεὶς
ἂν εἴποι ἀτρεκέα ἀριθμόν· οὐδ᾽ αὖ ὑποζυγίων τε καὶ τῶν
ἄλλων κτηνέων τῶν ἀχθοφόρων καὶ κυνῶν Ἰνδικῶν τῶν ἑπο-
μένων, οὐδ᾽ ἂν τούτων ὑπὸ πλήθεος οὐδεὶς ἂν εἴποι ἀριθμόν.
ὥστε οὐδέν μοι θῶμα παρίσταται προδοῦναι τὰ ῥέεθρα τῶν
ποταμῶν ἔστι ὧν, ἀλλὰ μᾶλλον ὅκως τὰ σιτία ἀντέχρησε
θῶμά μοι μυριάσι τοσαύτῃσι. εὑρίσκω γὰρ συμβαλλόμενος, 2
εἰ χοίνικα πυρῶν ἕκαστος τῆς ἡμέρης ἐλάμβανε καὶ μηδὲν
πλέον, ἕνδεκα μυριάδας μεδίμνων τελεομένας ἐπ᾽ ἡμέρῃ ἑκά-

2 Περαιβοὶ A B C P Αἰνιῆνες R S V 4 μυριάδες R [V] 5 κείνῃσι R S V 7 τέσσαρες A C: τέτταρες R V: πέντε S 8 ἓξ καὶ δέκα R S V: om. C 10 τοὺς] τοῖς C τοῖσι] τῇσι A 14 οὐδενός R S V 16 πεντηκ. A B C [S V] εἰκοσιοκτὼ R V [S] 19 σύμπαντος P R S V 20 σιτοποιέων P R S V 24 οὐδέ B περιίσταται R S V 25 ἐνίων R S V ὅπως A B C ἀπέχρησε Madvig 28 πλέω R V

στῃ καὶ πρὸς τριηκοσίους τε ἄλλους μεδίμνους καὶ τεσσερά-
κοντα. γυναιξὶ δὲ καὶ εὐνούχοισι καὶ ὑποζυγίοισι καὶ κυσὶ οὐ
λογίζομαι. ἀνδρῶν δ' ἐουσέων τοσουτέων μυριάδων κάλλεός
τε εἵνεκα καὶ μεγάθεος οὐδεὶς αὐτῶν ἀξιονικότερος ἦν αὐτοῦ
Ξέρξεω ἔχειν τοῦτο τὸ κράτος.

188 Ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ
κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ
Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ
πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, ἄλλαι δ' ἐπ' ἐκείνῃσι ἐπ'
ἀγκυρέων· ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου πρό-
2 κροσσαι ὅρμεον τὸ ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας. ταύτην
μὲν τὴν εὐφρόνην οὕτω, ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ
νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε
μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης, τὸν δὴ Ἑλλησπον-
3 τίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι. ὅσοι μέν
νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε
ὅρμου, οἳ δ' ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας,
καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν· ὅσας δὲ τῶν νεῶν
μεταρσίας ἔλαβε, τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους
τοὺς ἐν Πηλίῳ, τὰς δὲ ἐς τὸν αἰγιαλόν· αἱ δὲ περὶ αὐτὴν
τὴν Σηπιάδα περιέπιπτον, αἱ δὲ ἐς Μελίβοιαν πόλιν, αἱ δὲ
ἐς Κασθαναίην ἐξεβράσσοντο. ἦν τε τοῦ χειμῶνος χρῆμα
189 ἀφόρητον. λέγεται δὲ λόγος ὡς Ἀθηναῖοι τὸν Βορῆν ἐκ
θεοπροπίου ἐπεκαλέσαντο, ἐλθόντος σφι ἄλλου χρηστηρίου
τὸν γαμβρὸν ἐπίκουρον καλέσασθαι. Βορῆς δὲ κατὰ τὸν
Ἑλλήνων λόγον ἔχει γυναῖκα Ἀττικήν, Ὠρείθυιαν τὴν
2 Ἐρεχθέος. κατὰ δὴ τὸ κῆδος τοῦτο οἱ Ἀθηναῖοι, ὡς φάτις

1 τεσσαρ. C R V 3 μυριαδέων C 4 αὐξιονικ. R 9 ὥρμεον C P R S V γῆν R S V 11 ὅρμεον τὸ Pingel: ὁρμέοντο A B C[c]: ὡρμέοντο C[1] P R S V 12 τὴν om. A[1] 14 πολλὸς P: πολὺς rell. Ἑλλησποντίαν R S V 15 καλλ. R V 16 νυν] οὖν A B C αὐτῶν om. A B C 17 οἵδε R V ἔφησαν R 18 αἱ om. R S V 20 περὶ] ἐς R S V 22 ἐξεράσσοντο R S V δὲ R S V 25 alt. τὸν] τῶν R V 26 Ὠρειθυίην A B C P (it. infra)

ὅρμηται, συμβαλλόμενοι σφίσι τὸν Βορῆν γαμβρὸν εἶναι,
ναυλοχέοντες τῆς Εὐβοίης ἐν Χαλκίδι ὡς ἔμαθον αὐξόμενον
τὸν χειμῶνα ἢ καὶ πρὸ τούτου, ἐθύοντό τε καὶ ἐπεκαλέοντο
τόν τε Βορῆν καὶ τὴν Ὠρείθυιαν τιμωρῆσαι σφίσι καὶ δια-
φθεῖραι τῶν βαρβάρων τὰς νέας, ὡς καὶ πρότερον περὶ
Ἄθων. εἰ μέν νυν διὰ ταῦτα τοῖσι βαρβάροισι ὁρμέουσι ὁ 3
Βορῆς ἐπέπεσε, οὐκ ἔχω εἰπεῖν· οἱ δ' ὦν Ἀθηναῖοι σφίσι
λέγουσι βοηθήσαντα τὸν Βορῆν πρότερον καὶ τότε ἐκεῖνα
κατεργάσασθαι, καὶ ἱρὸν ἀπελθόντες Βορέω ἱδρύσαντο παρὰ
ποταμὸν Ἰλισσόν. ἐν τούτῳ τῷ πόνῳ νέας, οἳ ἐλαχίστας, 190
λέγουσι διαφθαρῆναι τετρακοσιέων οὐκ ἐλάσσονας, ἄνδρας
τε ἀναριθμήτους χρημάτων τε πλῆθος ἄφθονον· ὥστε Ἀμει-
νοκλέϊ τῷ Κρητίνεω ἀνδρὶ Μάγνητι γηοχέοντι περὶ Σηπιάδα
μεγάλως ἡ ναυηγίη αὕτη ἐγένετο χρηστή· ὃς πολλὰ μὲν
χρύσεα ποτήρια ὑστέρῳ χρόνῳ ἐκβρασσόμενα ἀνείλετο,
πολλὰ δὲ ἀργύρεα, θησαυρούς τε τῶν Περσέων εὗρε, ἄλλα
τε [χρύσεα] ἄφατα χρήματα περιεβάλετο. ἀλλ' ὁ μὲν τἆλλα
οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο· ἦν γάρ τις
καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος. σιτα- 191
γωγῶν δὲ ὁλκάδων καὶ τῶν ἄλλων πλοίων διαφθειρομένων
οὐκ ἐπῆν ἀριθμός, ὥστε δείσαντες οἱ στρατηγοὶ τοῦ ναυτι-
κοῦ στρατοῦ μή σφι κεκακωμένοισι ἐπιθέωνται οἱ Θεσσαλοί,
ἕρκος ὑψηλὸν ἐκ τῶν ναυηγίων περιεβάλοντο. ἡμέρας γὰρ 2
δὴ ἐχείμαζε τρεῖς· τέλος δὲ ἔντομά τε ποιεῦντες καὶ καταεί-

τὸ

1 ὥρμηται C P : ὡρμέατο R : ὡρμέαται V : ὡρμέατο τὸ S συμβαλόμενοί A : συμβαλλόμενόν S V σφίσι Stein : σφι L 2 Εὐρώπης R S V 3 ἢ om. R S V ἔθυον τότε C : ἔθυόν τε d 4 τε post Βορῆν P : om. R S V σφι C P R S V 6 Ἄθω R S V νυν] οὖν R V : om. S ὁ om. A B C P 7 Βορέης R S V σφίσι Stein : σφι L 8 βοηθήσοντα A B C 9 ιδρύσασθαι C P 12 Ἀμεινοκλέει A B : Ἀμινοκλέη R S V 14 αὔτη post χρηστή P[1] : om. A B C 15 ἀνείλατο R S V 17 χρύσεα del. Valckenaer ἄφατα om. A B C περιεβάλλετο C R S V τὰ ἄλλα A B C 19 τούτων C[1] 22 σφίσι? Stein κεκακωμένοισι (-ησιν V) αὐτοῖσι P R S V 23 ναυαγίων A B C P : ναυηγιέων R S V περιεβάλλοντο S 24 κατάδοντες R S V

δοντες βοῇσι οἱ Μάγοι τῷ ἀνέμῳ, πρὸς δὲ τούτοισι καὶ τῇ
Θέτι καὶ τῇσι Νηρηίσι θύοντες ἔπαυσαν τετάρτῃ ἡμέρῃ, ἢ
ἄλλως κως αὐτὸς ἐθέλων ἐκόπασε. τῇ δὲ Θέτι ἔθυον πυθό-
μενοι παρὰ τῶν Ἰώνων τὸν λόγον ὡς ἐκ τοῦ χώρου τούτου
ἁρπασθείη ὑπὸ Πηλέος, εἴη τε ἅπασα ἡ ἀκτὴ ἡ Σηπιὰς
192 ἐκείνης τε καὶ τῶν ἀλλέων Νηρηίδων. ὁ μὲν δὴ τετάρτῃ
ἡμέρῃ ἐπέπαυτο· τοῖσι δὲ Ἕλλησι οἱ ἡμεροσκόποι ἀπὸ τῶν
ἄκρων τῶν Εὐβοϊκῶν καταδραμόντες δευτέρῃ ἡμέρῃ ἀπ᾽ ἧς
ὁ χειμὼν ὁ πρῶτος ἐγένετο, ἐσήμαινον πάντα τὰ γενόμενα
2 περὶ τὴν ναυηγίην. οἱ δὲ ὡς ἐπύθοντο, Ποσειδέωνι σωτῆρι
εὐξάμενοι καὶ σπονδὰς προχέαντες τὴν ταχίστην ὀπίσω
ἠπείγοντο ἐπὶ τὸ Ἀρτεμίσιον, ἐλπίσαντες ὀλίγας τινάς σφι
ἀντιξόους ἔσεσθαι νέας. οἱ μὲν δὴ τὸ δεύτερον ἐλθόντες
περὶ τὸ Ἀρτεμίσιον ἐναυλόχεον, Ποσειδέωνος σωτῆρος ἐπω-
193 νυμίην ἀπὸ τούτου ἔτι καὶ ἐς τόδε νομίζοντες· οἱ δὲ βάρβα-
ροι, ὡς ἐπαύσατό τε ὁ ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο, κατα-
σπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον, κάμψαντες
δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν ἔπλεον ἐς τὸν κόλπον
2 τὸν ἐπὶ Παγασέων φέροντα. ἔστι δὲ χῶρος ἐν τῷ κόλπῳ
τούτῳ τῆς Μαγνησίης, ἔνθα λέγεται τὸν Ἡρακλέα καταλει-
φθῆναι ὑπὸ Ἰήσονός τε καὶ τῶν συνεταίρων ἐκ τῆς Ἀργοῦς
ἐπ᾽ ὕδωρ πεμφθέντα, εὖτε ἐπὶ τὸ κῶας ἔπλεον ἐς Αἶαν [τὴν
Κολχίδα]· ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευσάμενοι ἐς τὸ πέλαγος
ἀφήσειν, ἐπὶ τούτου δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται.
194 ἐν τούτῳ ὦν ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο. πεντεκαίδεκα δὲ
τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι
καί κως κατεῖδον τὰς ἐπ᾽ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας.
ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες

1 βοῇσι Madvig : γόησι L τῷ ἀνέμῳ οἱ Μ. PRSV τε ABCP
6 ἐκείνη C : ἐκείνησε R ἄλλων L 8 Εὐβοεικῶν CP 12 τινάς
om. ABC σφίσι? Stein 13 ἀντίξους ABC 14 ἐναυμάχεον
RSV 17 παρὰ . . . ἔπλεον om. R 18 ἰθεῖαν L 20 τὸν
om. RSV 22 πεμφέντα CR κωῖας B : κῶιας C τὴν Κολχίδα
om. RSV 24 γέγονε] λέγεται RSV 28 δὴ om.
ABC

ἐσέπεσον ἐς τοὺς πολεμίους· τῶν ἐστρατήγεε ὁ ἀπὸ Κύμης
τῆς Αἰολίδος ὕπαρχος Σανδώκης ὁ Θαμασίου, τὸν δὴ πρό-
τερον τούτων βασιλεὺς Δαρεῖος ἐπ' αἰτίῃ τοιῇδε λαβὼν
ἀνεσταύρωσε, ἐόντα τῶν βασιληίων δικαστέων· ὁ Σανδώκης
ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε. ἀνακρεμασθέντος ὦν 2
αὐτοῦ λογιζόμενος ὁ Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτη-
μάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον· εὑρὼν δὲ τοῦτο
ὁ Δαρεῖος καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς ἢ σοφώτερα ἐργα-
σμένος εἴη, ἔλυσε. βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν 3
μὴ ἀπολέσθαι περιῆν, τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας
ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι· ὡς γάρ σφεας
εἶδον προσπλέοντας οἱ Ἕλληνες, μαθόντες αὐτῶν τὴν γινο-
μένην ἁμαρτάδα ἐπαναχθέντες εὐπετέως σφέας εἷλον. ἐν 195
τουτέων μιῇ Ἀρίδωλις πλέων ἥλω, τύραννος Ἀλαβάνδων
τῶν ἐν Καρίῃ, ἐν ἑτέρῃ δὲ ὁ Πάφιος στρατηγὸς Πενθύλος
ὁ Δημονόου, ὃς ἦγε μὲν δυώδεκα νέας ἐκ Πάφου, ἀποβαλὼν
δέ σφεων τὰς ἕνδεκα τῷ χειμῶνι τῷ γενομένῳ κατὰ Σηπιάδα,
μιῇ τῇ περιγενομένῃ καταπλέων ἐπ' Ἀρτεμίσιον ἥλω. τού-
τους οἱ Ἕλληνες ἐξιστορήσαντες τὰ ἐβούλοντο πυθέσθαι
ἀπὸ τῆς Ξέρξεω στρατιῆς, ἀποπέμπουσι δεδεμένους ἐς τὸν
Κορινθίων ἰσθμόν.

Ὁ μὲν δὴ ναυτικὸς [ὁ] τῶν βαρβάρων στρατός, πάρεξ 196
τῶν πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν,
ἀπίκοντο ἐς Ἀφέτας. Ξέρξης δὲ καὶ ὁ πεζὸς πορευθεὶς διὰ
Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς
Μηλιέας, ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων τῶν
ἑωυτοῦ, ἀποπειρώμενος καὶ τῆς Θεσσαλίης ἵππου, πυθόμενος
ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι· ἔνθα δὴ αἱ Ἑλληνίδες ἵπποι

1 ἔπεσον RSV ὁ om. ABC 2 Θαυμασίου C δὲ RSV
6 εὗρέ οἱ om. ABC 8 ἐργασάμενος ABC 9 δὴ om. RSV
11 περιέσεσθαι Reiske 14 Ἄρδωλις RSV 19 ἃ RSV
ἠβούλοντο ABC 22 ὁ del. Schaefer 23 νεῶν om. ABC
24 ἀπίκετο RSV καὶ om. C 25 Ἀχαίης R[V] δὴ om. C
26 μὲν] δὲ RSV 27 Θεσσαλικῆς? Bekker 28 ἐν om. C
δὴ Ἑλληνίδες C: δὴ αἱλληνίδες R

ἐλείποντο πολλόν. τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος· τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις μέγιστος αὐτῶν
197 ἐστι Ἠπιδανός, οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ φλαύρως. ἐς Ἄλον δὲ τῆς Ἀχαιίης ἀπικομένῳ Ξέρξῃ οἱ κατηγεμόνες τῆς ὁδοῦ βουλόμενοι τὸ πᾶν ἐξηγέεσθαι ἔλεγόν οἱ ἐπιχώριον λόγον, τὰ περὶ τὸ ἱρὸν τοῦ Λαφυστίου Διός, ὡς Ἀθάμας ὁ Αἰόλου ἐμηχανήσατο Φρίξῳ μόρον σὺν Ἰνοῖ βουλεύσας, μετέπειτα δὲ ὡς ἐκ θεοπροπίου Ἀχαιοὶ προτιθεῖσι τοῖσι ἐκείνου ἀπο-
2 γόνοισι ἀέθλους τοιούσδε· ὃς ἂν ᾖ τοῦ γένεος τούτου πρεσβύτατος, τούτῳ ἐπιτάξαντες ἔργεσθαι τοῦ λήιτου αὐτοὶ φυλακὰς ἔχουσι (λήιτον δὲ καλέουσι τὸ πρυτανήιον οἱ Ἀχαιοί)· ἢν δὲ ἐσέλθῃ, οὐκ ἔστι ὅκως ἔξεισι πρὶν ἢ θύσεσθαι μέλλῃ· ὥς τ' ἔτι πρὸς τούτοισι πολλοὶ ἤδη [τούτων] τῶν μελλόντων θύσεσθαι δείσαντες οἴχοντο ἀποδράντες ἐς ἄλλην χώρην, χρόνου δὲ προϊόντος ὀπίσω κατελθόντες ἢν ἁλίσκωνται ἐσελθόντες ἐς τὸ πρυτανήιον, ὡς θύεταί τε ἐξηγέοντο στέμμασι πᾶς πυκασθεὶς καὶ ὡς σὺν πομπῇ ἐξαχθείς.
3 ταῦτα δὲ πάσχουσι οἱ Κυτισσώρου τοῦ Φρίξου παιδὸς ἀπόγονοι, διότι καθαρμὸν τῆς χώρης ποιευμένων Ἀχαιῶν ἐκ θεοπροπίου Ἀθάμαντα τὸν Αἰόλου καὶ μελλόντων μιν θύειν ἀπικόμενος οὗτος ὁ Κυτίσσωρος ἐξ Αἴης τῆς Κολχίδος ἐρρύσατο, ποιήσας δὲ τοῦτο τοῖσι ἐπιγενομέ-
4 νοισι ἐξ ἑωυτοῦ μῆνιν τοῦ θεοῦ ἐνέβαλε. Ξέρξης δὲ ταῦτα ἀκούσας ὡς κατὰ τὸ ἄλσος ἐγίνετο, αὐτός τε ἔργετο αὐτοῦ καὶ τῇ στρατιῇ πάσῃ παρήγγειλε, τῶν τε

1 ἐλείποντο Bekker : ἐλίποντο L Ονόχονος RSV 2 ἐπέχρησε RSV 3 ὅσπερ RSV ὁ μέγιστος C ἐστιν αὐτῶν RSV 4 Ἄλλον CRV 6 ἐπιχώριοι R 7 ἱ + ρὸν A Ἀφλυστίου PRSV 11 ἔργεσθαι RV : εἴργ. AB : εἶργ. C λήιτου Valckenaer : πρυτανηίου L 12 οἱ om. RSV 13 εἰσέλθῃ RSV 14 μέλλει RV : -οι S ὥς τ' ἔτι Schaefer : ὥστε τι AB : ὥστέ τι CV : ὥς τέ τι PS : ὥστε R τούτων om. S, post μελλ. P 15 τῶν om. RV 17 ἁλίσκονται R C[1] (?) ἐσελθόντες] ἐστέλλοντο ABCP μαντήιον CP[m] 18 σὺν om. RSV 22 Κτίσωρος C 25 ἐγένετο PRSV 26 εἴργετο RSV

Ἀθάμαντος ἀπογόνων τὴν οἰκίην ὁμοίως καὶ τὸ τέμενος
ἐσέβετο.

Ταῦτα μὲν τὰ ἐν Θεσσαλίῃ καὶ τὰ ἐν Ἀχαιίῃ· ἀπὸ δὲ 198
τούτων τῶν χώρων ἤιε ἐς τὴν Μηλίδα παρὰ κόλπον θαλάσ-
σης, ἐν τῷ ἄμπωτίς τε καὶ ῥηχίη ἀνὰ πᾶσαν ἡμέρην γίνεται.
περὶ δὲ τὸν κόλπον τοῦτόν ἐστι χῶρος πεδιεινός, τῇ μὲν
εὐρύς, τῇ δὲ καὶ κάρτα στεινός· περὶ δὲ τὸν χῶρον ὄρεα
ὑψηλὰ καὶ ἄβατα περικληίει πᾶσαν τὴν Μηλίδα γῆν, Τρη-
χίνιαι πέτραι καλεόμεναι. πρώτη μέν νυν πόλις ἐστὶ ἐν τῷ 2
κόλπῳ ἰόντι ἀπὸ Ἀχαιίης Ἀντικύρη, παρ' ἣν Σπερχειὸς πο-
ταμὸς ῥέων ἐξ Ἐνιήνων ἐς θάλασσαν ἐκδιδοῖ. ἀπὸ δὲ
τούτου διὰ εἴκοσί κου σταδίων ἄλλος ποταμὸς τῷ οὔνομα
κεῖται Δύρας, τὸν βοηθέοντα τῷ Ἡρακλέϊ καιομένῳ λόγος
ἐστὶ ἀναφανῆναι. ἀπὸ δὲ τούτου δι' ἄλλων εἴκοσι σταδίων
ἄλλος ποταμός ἐστι ὃς καλέεται Μέλας. Τρηχὶς δὲ πόλις 199
ἀπὸ τοῦ Μέλανος τούτου ποταμοῦ πέντε στάδια ἀπέχει.
ταύτῃ δὲ καὶ εὐρύτατόν ἐστι πάσης τῆς χώρης ταύτης ἐκ
τῶν ὀρέων ἐς θάλασσαν, κατ' ἃ Τρηχὶς πεπόλισται· δισ-
χίλιά τε γὰρ καὶ δισμύρια πλέθρα τοῦ πεδίου ἐστί. τοῦ δὲ
ὄρεος τὸ περικληίει τὴν γῆν τὴν Τρηχινίην ἐστὶ διασφὰξ
πρὸς μεσαμβρίην Τρηχῖνος, διὰ δὲ τῆς διασφάγος Ἀσωπὸς
ποταμὸς ῥέει παρὰ τὴν ὑπώρεαν τοῦ ὄρεος. ἔστι δὲ ἄλλος 200
Φοῖνιξ ποταμὸς οὐ μέγας πρὸς μεσαμβρίην τοῦ Ἀσωποῦ,
ὃς ἐκ τῶν ὀρέων τούτων ῥέων ἐς τὸν Ἀσωπὸν ἐκδιδοῖ.
κατὰ δὲ τὸν Φοίνικα ποταμὸν στεινότατόν ἐστι· ἁμαξιτὸς
γὰρ μούνη [μία] δέδμηται. ἀπὸ δὲ τοῦ Φοίνικος ποταμοῦ
πεντεκαίδεκα στάδιά ἐστι ἐς Θερμοπύλας. ἐν δὲ τῷ μεταξὺ 2
Φοίνικός ⟨τε⟩ ποταμοῦ καὶ Θερμοπυλέων κώμη τε ἔστι τῇ

1 ὁμοίως τὴν οἰκίην R S V 3 alt. τὰ ἐν om. R S V 5 ῥαχίη R V 6 πεδινός A B C P 7 καὶ A B soli 8 ἄβατα ⟨τὰ⟩ Reiske Μηλιάδα A B C P 10 ἣ R ποταμὸς Σπερχηιὸς R S V 11 Αἰνιήνων R S V 13 τῷ om. P R S V 14 ἐστὶ om. S 15 καλεῖται R V 22 ὑπώρειαν R S V: ὑπωρέην rell. 23 μέγα R 25–26 στεινότατόν (-τατός R S V) . . . ποταμοῦ om. C 26 μία μούνη S: μία om. A B 27–28 πεντεκαίδεκα . . . ποταμοῦ om. R 28 τε add. Stein

οὔνομα Ἀνθήλη κεῖται, παρ' ἣν δὴ παραρρέων ὁ Ἀσωπὸς
ἐς θάλασσαν ἐκδιδοῖ, καὶ χῶρος περὶ αὐτὴν εὐρύς, ἐν τῷ
Δήμητρός τε ἱρὸν Ἀμφικτυονίδος ἵδρυται καὶ ἕδραι εἰσὶ
Ἀμφικτύοσι καὶ αὐτοῦ τοῦ Ἀμφικτύονος ἱρόν.
201 Βασιλεὺς μὲν δὴ Ξέρξης ἐστρατοπεδεύετο τῆς Μηλίδος
ἐν τῇ Τρηχινίῃ, οἱ δὲ [δὴ] Ἕλληνες ἐν τῇ διόδῳ· καλέεται
δὲ ὁ χῶρος οὗτος ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμο-
πύλαι, ὑπὸ δὲ τῶν ἐπιχωρίων καὶ περιοίκων Πύλαι. ἐστρα-
τοπεδεύοντο μέν νυν ἑκάτεροι ἐν τούτοισι τοῖσι χωρίοισι,
ἐπεκράτεε δὲ ὁ μὲν τῶν πρὸς βορῆν ἄνεμον ἐχόντων πάντων
μέχρι Τρηχῖνος, οἱ δὲ τῶν πρὸς νότον ⟨τε⟩ καὶ μεσαμβρίην
202 φερόντων τὸ ἐπὶ ταύτης τῆς ἠπείρου. ἦσαν δὲ οἵδε Ἑλ-
λήνων οἱ ὑπομένοντες τὸν Πέρσην ἐν τούτῳ τῷ χώρῳ·
Σπαρτιητέων τε τριηκόσιοι ὁπλῖται καὶ Τεγεητέων καὶ Μαν-
τινέων χίλιοι, ἡμίσεες ἑκατέρων, ἐξ Ὀρχομενοῦ τε τῆς
Ἀρκαδίης εἴκοσι καὶ ἑκατὸν καὶ ἐκ τῆς λοιπῆς Ἀρκαδίης
χίλιοι· τοσοῦτοι μὲν Ἀρκάδων, ἀπὸ δὲ Κορίνθου τετρακόσιοι
καὶ ἀπὸ Φλειοῦντος διηκόσιοι καὶ Μυκηναίων ὀγδώκοντα.
οὗτοι μὲν ἀπὸ Πελοποννήσου παρῆσαν, ἀπὸ δὲ Βοιωτῶν
203 Θεσπιέων τε ἑπτακόσιοι καὶ Θηβαίων τετρακόσιοι. πρὸς
τούτοισι ἐπίκλητοι ἐγένοντο Λοκροί τε οἱ Ὀπούντιοι παν-
στρατιῇ καὶ Φωκέων χίλιοι. αὐτοὶ γάρ σφεας οἱ Ἕλληνες
ἐπεκαλέσαντο, λέγοντες δι' ἀγγέλων ὡς αὐτοὶ μὲν ἥκοιεν
πρόδρομοι τῶν ἄλλων, οἱ δὲ λοιποὶ τῶν συμμάχων προσ-
δόκιμοι πᾶσαν εἶεν ἡμέρην, ἡ θάλασσά τέ σφι εἴη ἐν φυλακῇ
ὑπ' Ἀθηναίων τε φρουρεομένη καὶ Αἰγινητέων καὶ τῶν ἐς τὸν
2 ναυτικὸν στρατὸν ταχθέντων, καί σφι εἴη δεινὸν οὐδέν· οὐ
γὰρ θεὸν εἶναι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα ἀλλ' ἄνθρωπον,
εἶναι δὲ θνητὸν οὐδένα οὐδὲ ἔσεσθαι τῷ κακὸν ἐξ ἀρχῆς

2 αὐτῆι A B 3 -όνιδος B R V 6 δὴ del. Stein 8 ὑπὸ . . . Πύλαι om. R S V 11 τε add. Naber 12 τὸ om. R S V 14 τε om. B 15 Ὀρχουμενοῦ R 18 Φλιοῦντος S V : Φιλι- R διηκ. ὁπλῖται C P 20 ἑπτακ.] διηκόσιοι Boas coll. Diod. xi. 9, 2 21 οἱ om. R S V 22 ἐπεκαλέσαντο οἱ Ἑλλ. C 23 ἐπεκαλέοντο R S V 25 εἶεν] εἰσι A B C 26 φρουρεουμένη R

γινομένῳ οὐ συνεμείχθη, τοῖσι δὲ μεγίστοισι αὐτῶν μέγιστα·
ὀφείλειν ὧν καὶ τὸν ἐπελαύνοντα, ὡς ἐόντα θνητόν, ἀπὸ τῆς
δόξης πεσεῖν [ἄν]. οἱ δὲ ταῦτα πυνθανόμενοι ἐβοήθεον ἐς
τὴν Τρηχῖνα. τούτοισι ἦσαν μέν νυν καὶ ἄλλοι στρατηγοὶ 204
κατὰ πόλιας ἑκάστων, ὁ δὲ θωμαζόμενος μάλιστα καὶ παντὸς
τοῦ στρατεύματος ἡγεόμενος Λακεδαιμόνιος ἦν Λεωνίδης ὁ
Ἀναξανδρίδεω τοῦ Λέοντος τοῦ Εὐρυκρατίδεω τοῦ Ἀναξάν-
δρου τοῦ Εὐρυκράτεος τοῦ Πολυδώρου τοῦ Ἀλκαμένεος τοῦ
Τηλέκλου τοῦ Ἀρχέλεω τοῦ Ἡγησίλεω τοῦ Δορύσσου τοῦ
Λεωβώτεω τοῦ Ἐχεστράτου τοῦ Ἥγιος τοῦ Εὐρυσθένεος
τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ
Ὕλλου τοῦ Ἡρακλέος, κτησάμενος τὴν βασιληίην ἐν Σπάρτῃ
ἐξ ἀπροσδοκήτου. διξῶν γάρ οἱ ἐόντων πρεσβυτέρων ἀδελ- 205
φεῶν, Κλεομένεός τε καὶ Δωριέος, ἀπελήλατο τῆς φροντίδος
περὶ τῆς βασιληίης. ἀποθανόντος δὲ Κλεομένεος ἄπαιδος
ἔρσενος γόνου, Δωριέος τε οὐκέτι ἐόντος ἀλλὰ τελευτήσαντος
καὶ τούτου ἐν Σικελίῃ, οὕτω δὴ ἐς Λεωνίδην ἀνέβαινε ἡ βα-
σιληίη, καὶ διότι πρότερος ἐγεγόνεε Κλεομβρότου (οὗτος γὰρ
ἦν νεώτατος Ἀναξανδρίδεω παῖς) καὶ δὴ καὶ εἶχε Κλεομένεος
θυγατέρα. ὃς τότε ἤιε ἐς Θερμοπύλας ἐπιλεξάμενος ἄνδρας 2
τε τοὺς κατεστεῶτας τριηκοσίους καὶ τοῖσι ἐτύγχανον παῖδες
ἐόντες. παραλαβὼν δὲ ἀπίκετο καὶ Θηβαίων τοὺς ἐς τὸν
ἀριθμὸν λογισάμενος εἶπον, τῶν ἐστρατήγεε Λεοντιάδης ὁ
Εὐρυμάχου. τοῦδε δὲ εἵνεκα τούτους σπουδὴν ἐποιήσατο 3
Λεωνίδης μούνους Ἑλλήνων παραλαβεῖν, ὅτι σφέων μεγάλως
κατηγόρητο μηδίζειν· παρεκάλεε ὦν ἐς τὸν πόλεμον θέλων
εἰδέναι εἴτε συμπέμψουσι εἴτε καὶ ἀπερέουσι ἐκ τοῦ ἐμφανέος
τὴν Ἑλλήνων συμμαχίην. οἱ δὲ ἄλλα φρονέοντες ἔπεμπον.

1 γεινομένωι A B : γενομένω V[1] συνεμίχθη L : συνηνείχθη Krueger
2 ὡς om. R S V 3 πεσέειν A B C P ἄν del. Krueger
5 πόλεις R S V 8 τοῦ Πολ. τοῦ Ἀλκ. om. R S V Ἀλκαιμένεος
A B C 9 Δωρύσσου C 10 Λεωβώτεω Stein : -βότεω L
Ἡγήσιος P R S V 20 ἄνδρας τριηκ. κατεστεῶτάς τε καὶ Pingel
22 ἀπίκτο A B C 24 δὲ om. R S V τούτου A B R S [V] : om. C
27 συμπέψουσιν R V ἀπαίρουσιν R S V 28 ἀλλοφρονέοντες A B C P

206 τούτους μὲν τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Σπαρ-
τιῆται, ἵνα τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται
μηδὲ καὶ οὗτοι μηδίσωσι, ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλ-
λομένους· μετὰ δέ, Κάρνεια γάρ σφι ἦν ἐμποδών, ἔμελλον
ὁρτάσαντες καὶ φυλακὰς λιπόντες ἐν τῇ Σπάρτῃ κατὰ
2 τάχος βοηθήσειν πανδημεί. ὡς δὲ καὶ οἱ λοιποὶ τῶν συμ-
μάχων ἐνένωντο καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιήσειν· ἦν γὰρ
κατὰ τὠυτὸ Ὀλυμπιὰς τούτοισι τοῖσι πρήγμασι συμπεσοῦσα·
οὐκ ὦν δοκέοντες κατὰ τάχος οὕτω διακριθήσεσθαι τὸν ἐν
Θερμοπύλῃσι πόλεμον ἔπεμπον τοὺς προδρόμους.
207 Οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν· οἱ δὲ ἐν Θερμο-
πύλῃσι Ἕλληνες, ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς ὁ
Πέρσης, καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς. τοῖσι
μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς Πελο-
πόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ· Λεωνίδης δὲ Φωκέων
καὶ Λοκρῶν περισπερχθέντων τῇ γνώμῃ ταύτῃ αὐτοῦ τε
μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς πόλιας
κελεύοντάς σφι ἐπιβοηθέειν, ὡς ἐόντων αὐτῶν ὀλίγων
208 στρατὸν τὸν Μήδων ἀλέξασθαι. ταῦτα βουλευομένων σφέων
ἔπεμπε Ξέρξης κατάσκοπον ἱππέα ἰδέσθαι ὁκόσοι εἰσὶ καὶ
ὅ τι ποιέοιεν. ἀκηκόεε δὲ ἔτι ἐὼν ἐν Θεσσαλίῃ ὡς ἁλι-
σμένη εἴη ταύτῃ στρατιὴ ὀλίγη, καὶ τοὺς ἡγεμόνας ὡς εἴησαν
Λακεδαιμόνιοί τε καὶ Λεωνίδης, ἐὼν γένος Ἡρακλείδης.
2 ὡς δὲ προσήλασε ὁ ἱππεὺς πρὸς τὸ στρατόπεδον, ἐθηεῖτό
τε καὶ κατώρα πᾶν μὲν οὒ τὸ στρατόπεδον· τοὺς γὰρ ἔσω
τεταγμένους τοῦ τείχεος, τὸ ἀνορθώσαντες εἶχον ἐν φυλακῇ,
οὐκ οἷά τε ἦν κατιδέσθαι· ὁ δὲ τοὺς ἔξω ἐμάνθανε, τοῖσι

2 στρατεύονται R V[1] 3 πυνθάνονται R 4 Κάρνια R S V 5 φύλακας A B C 6 βοηθέειν A B C P πανδημί A B 7 ἐνένωντο Reiske : ἐνενῶντο R S V P (ἐννεν.) : ἐνενόωντο A B C 11 διενένωντο Reiske : διενενῶντο R S V P[c] (διεννεν. P[1]) : διενενόωντο A B C 12 ἐγίνετο R V 16 περισπερχθέντων Valckenaer : περισπερχεόντων L 18 ἐπιβοηθέειν σφιν R S V 19 τὸν] τῶν C[1] P R S V 20 ὅσοι A B C 21 ἀκηκόεε Aldus : ἠκηκόεε L ἐὼν ἔτι R S V ἁλισκο-μένη C S V 24 ἐθηεῖτό . . . στρατόπεδον om. R 25 καθώρα V ἔσωσε R

πρὸ τοῦ τείχεος τὰ ὅπλα ἔκειτο. ἔτυχον δὲ τοῦτον τὸν
χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι. τοὺς μὲν δὴ ὥρα 3
γυμναζομένους τῶν ἀνδρῶν, τοὺς δὲ τὰς κόμας κτενιζομένους.
ταῦτα δὴ θεώμενος ἐθώμαζε καὶ τὸ πλῆθος ἐμάνθανε. μαθὼν
δὲ πάντα ἀτρεκέως ἀπήλαυνε ὀπίσω κατ᾽ ἡσυχίην· οὔτε γάρ
τις ἐδίωκε ἀλογίης τε ἐκύρησε πολλῆς· ἀπελθών τε ἔλεγε
πρὸς Ξέρξην τά περ ὀπώπεε πάντα. ἀκούων δὲ Ξέρξης 209
οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν, ὅτι παρεσκευάζοντο ὡς ἀπο-
λεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν· ἀλλ᾽ αὐτῷ γελοῖα
γὰρ ἐφαίνοντο ποιέειν, μετεπέμψατο Δημάρητον τὸν Ἀρί-
στωνος, ἐόντα ἐν τῷ στρατοπέδῳ. ἀπικόμενον δέ μιν εἰρώτα 2
Ξέρξης ἕκαστα τούτων, ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς
τῶν Λακεδαιμονίων. ὁ δὲ εἶπε· Ἤκουσας μὲν καὶ πρότερόν
μευ, εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα, περὶ τῶν ἀνδρῶν τού-
των· ἀκούσας δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων
ἐκβησόμενα πρήγματα ταῦτα. ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν
ἀντία σεῦ, ὦ βασιλεῦ, ἀγὼν μέγιστός ἐστι. ἄκουσον δὲ 3
καὶ νῦν. οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ
τῆς ἐσόδου καὶ ταῦτα παρασκευάζονται. νόμος γάρ σφι
οὕτω ἔχων ἐστί· ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε
τὰς κεφαλὰς κοσμέονται. ἐπίστασο δέ· εἰ τούτους τε 4
καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι, ἔστι οὐδὲν ἄλλο
ἔθνος ἀνθρώπων τό σέ, βασιλεῦ, ὑπομενέει χεῖρας ἀνταει-
ρόμενον· νῦν γὰρ πρὸς βασιληίην τε καλλίστην τῶν ἐν
Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους. κάρτα τε δὴ 5
Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα [εἶναι] καὶ δεύτερα

3 κώμας R 4 ἐθαύμαζε A^1 : ἐθώυμ. A^cBP μαθὼν R 5 ταῦτα P 6 ἐκύρησε Valckenaer : ἐνεκύρησε L δὲ P^1 7 Ξέρξεα PRSV 8 παρασκευάζοιντο ABCP 11 μιν om. RSV 12 μαθέειν RSV 14 ὡρμῶμεν P περὶ . . τούτων om. S 15 λέγον R τῇ περ Wesseling : τά περ L 16 ⟨τὰ⟩ πρήγματα Krueger 17 ὦ om. ABC 18 ἀπικται καταμαχ. C 19 τέρασκευάζονται R : γέρας σκευάζονται SV 20 ἔχων οὕτω AB : ἔχων om. C 21 σμέονται Valckenaer ἐπίσταο PRSV τε] γε ABC 22 κατάστρεψαι C 23 ἀνταειράμενον RSV 24 τε καὶ καλλίστην πόλιν τῶν ABCP ἐν om. RSV 25 τε] δὲ C 26 ἄπιστα Ξέρξῃ PRSV εἶναι om. PRSV

ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ
μαχήσονται. ὁ δὲ εἶπε· Ὦ βασιλεῦ, ἐμοὶ χρᾶσθαι ὡς
ἀνδρὶ ψεύστῃ, ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω.
210 ταῦτα λέγων οὐκ ἔπειθε τὸν Ξέρξην. τέσσερας μὲν δὴ
παρῆκε ἡμέρας, ἐλπίζων αἰεί σφεας ἀποδρήσεσθαι· πέμπτῃ
δέ, ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά οἱ ἐφαίνοντο ἀναιδείῃ τε
καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν, πέμπει ἐπ' αὐτοὺς Μήδους
τε καὶ Κισσίους θυμωθείς, ἐντειλάμενός σφεας ζωγρήσαντας
2 ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ. ὡς δ' ἐσέπεσον φερόμενοι ἐς
τοὺς Ἕλληνας οἱ Μῆδοι, ἔπιπτον πολλοί, ἄλλοι δ' ἐπεσήισαν,
καὶ οὐκ ἀπήλαυνον καίπερ μεγάλως προσπταίοντες. δῆλον
δ' ἐποίευν παντί τεῳ καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέϊ ὅτι πολλοὶ
μὲν ἄνθρωποι εἶεν, ὀλίγοι δὲ ἄνδρες. ἐγίνετο δὲ ἡ συμβολὴ
211 δι' ἡμέρης. ἐπείτε δὲ οἱ Μῆδοι τρηχέως περιείποντο,
ἐνθαῦτα οὗτοι μὲν ὑπεξήισαν, οἱ δὲ Πέρσαι ἐκδεξάμενοι
ἐπήισαν, τοὺς ἀθανάτους ἐκάλεε βασιλεύς, τῶν ἦρχε Ὑδάρ-
2 νης, ὡς δὴ οὗτοί γε εὐπετέως κατεργασόμενοι. ὡς δὲ καὶ
οὗτοι συνέμισγον τοῖσι Ἕλλησι, οὐδὲν πλέον ἐφέροντο τῆς
στρατιῆς τῆς Μηδικῆς ἀλλὰ τὰ αὐτά, ἅτε ἐν στεινοπόρῳ τε
[χώρῳ] μαχόμενοι καὶ δόρασι βραχυτέροισι χρεώμενοι ἤ περ
3 οἱ Ἕλληνες καὶ οὐκ ἔχοντες πλήθεϊ χρήσασθαι. Λακεδαι-
μόνιοι δὲ ἐμάχοντο ἀξίως λόγου, ἄλλα τε ἀποδεικνύμενοι ἐν
οὐκ ἐπισταμένοισι μάχεσθαι ἐξεπιστάμενοι, καὶ ὅκως ἐντρέ-
ψειαν τὰ νῶτα, ἁλέες φεύγεσκον δῆθεν, οἱ δὲ βάρβαροι
ὁρῶντες φεύγοντας βοῇ τε καὶ πατάγῳ ἐπήισαν, οἱ δ' ἂν
καταλαμβανόμενοι ὑπέστρεφον ἀντίοι εἶναι τοῖσι βαρβάροισι,
μεταστρεφόμενοι δὲ κατέβαλλον πλήθεϊ ἀναριθμήτους τῶν

3 ἢν . . . ταύτῃ om. A[1]   τοι om. RSV   τῇ] ὡς RSV   5 παρεξῆκε ABCP   ἀεί RV   7 χρεώμενοι RSV   8 σφε RSV   9 ἐπέπεσον RSV   10 ἐπεσήεσαν RSV   11 ἀπελαύνοντο ABCP   12 δ'] δὴ RV   14 δὲ om. C   15 ἐπεξήεσαν RSV   16 ἐπήεσαν RS : ἐποίησαν V   Ὑρδάνης RSV   19 τῆς Μηδικῆς . . . καὶ om. C   τε χώρῳ om. RSV   20 μακροτέροισι R : μικρ. SV   21 πλήθεσι ABC   25 δρῶντες C quoque   παττάγω RV   27 κατέλαβον SV

Περσέων· ἔπιπτον δὲ καὶ αὐτῶν τῶν Σπαρτιητέων ἐνθαῦτα
ὀλίγοι. ἐπεὶ δὲ οὐδὲν ἐδυνέατο παραλαβεῖν οἱ Πέρσαι τῆς
ἐσόδου πειρώμενοι καὶ κατὰ τέλεα καὶ παντοίως προσβάλ-
λοντες, ἀπήλαυνον ὀπίσω. ἐν ταύτῃσι τῇσι προσόδοισι τῆς 212
μάχης λέγεται βασιλέα θηεύμενον τρὶς ἀναδραμεῖν ἐκ τοῦ
θρόνου, δείσαντα περὶ τῇ στρατιῇ. τότε μὲν οὕτως ἠγωνί-
σαντο, τῇ δ' ὑστεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον·
ἅτε γὰρ ὀλίγων ἐόντων, ἐλπίσαντές σφεας κατατετρωματίσθαι
τε καὶ οὐκ οἵους τε ἔσεσθαι ἔτι χεῖρας ἀνταείρεσθαι συνέ-
βαλλον. οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα 2
κεκοσμημένοι ἦσαν καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο, πλὴν
Φωκέων· οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν
ἀτραπόν. ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι ἢ
τῇ προτεραίῃ ἐνώρων, ἀπήλαυνον. ἀπορέοντος δὲ βασιλέος 213
ὅ τι χρήσηται τῷ παρεόντι πρήγματι, Ἐπιάλτης ὁ Εὐρυδήμου
ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους ὡς μέγα τι παρὰ βασιλέος
δοκέων οἴσεσθαι, ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος
φέρουσαν ἐς Θερμοπύλας καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομεί-
ναντας Ἑλλήνων. ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε 2
ἐς Θεσσαλίην, καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων, τῶν
Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων, ἀργύριον
ἐπεκηρύχθη. χρόνῳ δὲ ὕστερον, κατῆλθε γὰρ ἐς Ἀντικύρην,
ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου. ὁ δὲ Ἀθηνάδης 3
οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτην δι' ἄλλην αἰτίην, τὴν ἐγὼ
ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω, ἐτιμήθη μέντοι ὑπὸ Λακε-
δαιμονίων οὐδὲν ἧσσον. Ἐπιάλτης μὲν οὕτως ὕστερον
τούτων ἀπέθανε· ἔστι δὲ ἕτερος λεγόμενος λόγος, ὡς Ὀνήτης 214

2 ἐδύνατο C 3 οδοῦ P[1] (?) R S V pr. καὶ om. R S V 7 ἀμείνονα ἔθελον R S V 9 οἰκήους (?) R[1] ἔτι om. R S V ἀνταείρασθαι P R S V 10 τάξεις R V: τάξιν C κατὰ] τὰ C 13 εὕρισκον del. Madvig ἀλλοιώτερον R S V οἱ om. C 14 ἑώρων P τοῦ βασιλέος R S V 15 χρήσεται R S V 17 οἵ + σεσθαι A: οἳ ἔσεσθαι R S V alt. τὴν om. R S V 20 [τῶν . . . συλλεγομένων] Reiske 22 ὑστέρωι C ἐς τὴν C 24 Ἐπιάλτεα A B C P 27 λόγος λεγόμενος R S V

τε ὁ Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεύς
εἰσι οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ
περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι, οὐδαμῶς ἔμοιγε
2 πιστός. τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι, ὅτι οἱ
τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε
καὶ Κορυδαλλῷ ἀργύριον ἀλλ' ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ,
πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι· τοῦτο δὲ φεύγοντα
3 Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν. εἰδείη μὲν γὰρ ἂν
καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης, εἰ τῇ
χώρῃ πολλὰ ὡμιληκὼς εἴη· ἀλλ' Ἐπιάλτης γάρ ἐστι ὁ
περιηγησάμενος τὸ ὄρος [καὶ] κατὰ τὴν ἀτραπόν, τοῦτον
215 αἴτιον γράφω. Ξέρξης δέ, ἐπεὶ ἤρεσε τὰ ὑπέσχετο ὁ
Ἐπιάλτης κατεργάσεσθαι, αὐτίκα περιχαρὴς γενόμενος
ἔπεμπε Ὑδάρνεα καὶ τῶν ἐστρατήγεε Ὑδάρνης· ὁρμέατο δὲ
περὶ λύχνων ἁφὰς ἐκ τοῦ στρατοπέδου. τὴν δὲ ἀτραπὸν
ταύτην ἐξεῦρον μὲν οἱ ἐπιχώριοι Μηλιέες, ἐξευρόντες δὲ
Θεσσαλοῖσι κατηγήσαντο ἐπὶ Φωκέας, τότε ὅτε οἱ Φωκέες
φράξαντες τείχεϊ τὴν ἐσβολὴν ἦσαν ἐν σκέπῃ τοῦ πολέμου·
ἔκ τε τοσοῦδε κατεδέδεκτο ἐοῦσα οὐδὲν χρηστὴ Μηλιεῦσι.
216 ἔχει δὲ ὧδε ἡ ἀτραπὸς αὕτη· ἄρχεται μὲν ἀπὸ τοῦ Ἀσωποῦ
ποταμοῦ τοῦ διὰ τῆς διασφάγος ῥέοντος, οὔνομα δὲ τῷ ὄρεϊ
τούτῳ καὶ τῇ ἀτραπῷ τὠυτὸ κεῖται, Ἀνόπαια· τείνει δὲ ἡ
Ἀνόπαια αὕτη κατὰ ῥάχιν τοῦ ὄρεος, λήγει δὲ κατά τε
Ἀλπηνὸν πόλιν, πρώτην ἐοῦσαν τῶν Λοκρίδων πρὸς Μηλιέων,
καὶ κατὰ Μελαμπύγου τε καλεόμενον λίθον καὶ κατὰ Κερκώ-
217 πων ἕδρας, τῇ καὶ τὸ στεινότατόν ἐστι. κατὰ ταύτην δὴ
τὴν ἀτραπὸν καὶ οὕτως ἔχουσαν οἱ Πέρσαι τὸν Ἀσωπὸν

2 ἅπαντες R 6 ἀλλ' ἐπὶ ἄλτῃ C V 7 που R V 8 τὸν Ἐπ. non R ἂν om. A[1] C 9–11 Ὀνήτης (τις Cobet) . . . ἀτραπόν om. R 10 ὁμιληκὼς A B S V 11 καὶ om. P 12 Ξέρξη(ι) P[1] S V δέ om. V ἤκουσε conieci ὁ om. A B C 13 κατεργάσασθαι B C R S V 14 ὡρμέατο A B C P 15 λύχνον R 16 ἐξηῦρον C 17 Θεσσαλοὶ C 19 τόσου δὴ A B C P κατατεδέδεκτο S V 22 Ἀνάπαια R S V (it. 23) τείνει . . Ἀν. om. A[1] 24 πρὸς τῶν Μ. A B C 25 Μελαμπύγου Leopardus : Μελάνπυγόν C : Μελάμπυγόν rell. (-πηγόν S V)

διαβάντες ἐπορεύοντο πᾶσαν τὴν νύκτα, ἐν δεξιῇ μὲν ἔχοντες
ὄρεα τὰ Οἰταίων, ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων. ἠώς τε
δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπ' ἀκρωτηρίῳ τοῦ ὄρεος. κατὰ 2
δὲ τοῦτο τοῦ ὄρεος ἐφύλασσον, ὡς καὶ πρότερόν μοι δεδή-
λωται, Φωκέων χίλιοι ὁπλῖται, ῥυόμενοί τε τὴν σφετέρην
χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν. ἡ μὲν γὰρ κάτω
ἐσβολὴ ἐφυλάσσετο ὑπὸ τῶν εἴρηται· τὴν δὲ διὰ τοῦ ὄρεος
ἀτραπὸν ἐθελονταὶ Φωκέες ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον.
ἔμαθον δέ σφεας οἱ Φωκέες ὧδε ἀναβεβηκότας· ἀναβαί- 218
νοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν
ἐπίπλεον. ἦν μὲν δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ,
ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί, ἀνά τε
ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ
βάρβαροι παρῆσαν. ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα, 2
ἐν θώματι ἐγένοντο· ἐλπόμενοι γὰρ οὐδέν σφι φανήσεσθαι
ἀντίξοον ἐνεκύρησαν στρατῷ. ἐνθαῦτα Ὑδάρνης καταρ-
ρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι, εἴρετο Ἐπιάλτην
ὁποδαπὸς εἴη ὁ στρατός, πυθόμενος δὲ ἀτρεκέως διέτασσε
τοὺς Πέρσας ὡς ἐς μάχην. οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο 3
τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι, οἴχοντο φεύγοντες
ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον, ἐπιστάμενοι ὡς ἐπὶ σφέας
ὁρμήθησαν ἀρχήν, καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι. οὗτοι
μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα
Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, οἱ δὲ κατέ-
βαινον τὸ ὄρος κατὰ τάχος. τοῖσι δὲ ἐν Θερμοπύλῃσι 219
ἐοῦσι Ἑλλήνων πρῶτον μὲν ὁ μάντις Μεγιστίης ἐσιδὼν ἐς
τὰ ἱρὰ ἔφρασε τὸν μέλλοντα ἔσεσθαι ἅμα ἠοῖ σφι θάνατον,

2 alt. τὰ] τῶν C 3 δὴ om. A B C ἔφαινε R S V οἳ om. R S V ἐγίνοντο R^c S V 4 εἴρηται A B C 7 ὑπ' ὧν R S V 8 ἐθελοντὶ R S V ὑποδεξάμενοι . . . Φωκέες om. R S V 10 οἱ Πέρσαι ἐλάνθανον R S V ἐὸν om. R S V 11 ἐπίπλεων A B C P 12 εἰκὸς A B C P 13 ἐνέδυντο C 14 παρῄισαν C 15 οὐδένα C P R S V 16 ἀντίξον C 17 οἱ om. R S V 18 ποδαπὸς C: ποταπὸς A B ὁ om. P R S V 22 ὡρμήθησαν P R S V 23 καὶ om. C 27 ἱερὰ A B ἅμα οἱ R S V

ἐπὶ δὲ καὶ αὐτόμολοι ἦσαν οἱ ἐξαγγείλαντες τῶν Περσέων
τὴν περίοδον. οὗτοι μὲν ἔτι νυκτὸς ἐσήμηναν, τρίτοι δὲ οἱ
ἡμεροσκόποι καταδραμόντες ἀπὸ τῶν ἄκρων ἤδη διαφαινούσης
2 ἡμέρης. ἐνθαῦτα ἐβουλεύοντο οἱ Ἕλληνες, καί σφεων
ἐσχίζοντο αἱ γνῶμαι· οἱ μὲν γὰρ οὐκ ἔων τὴν τάξιν ἐκλιπεῖν,
οἱ δὲ ἀντέτεινον. μετὰ δὲ τοῦτο διακριθέντες οἱ μὲν ἀπαλ-
λάσσοντο καὶ διασκεδασθέντες κατὰ πόλις ἕκαστοι ἐτράποντο,
οἱ δὲ αὐτῶν ἅμα Λεωνίδῃ μένειν αὐτοῦ παρεσκευάδατο.
220 λέγεται δὲ ⟨καὶ⟩ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης, μὴ
ἀπόλωνται κηδόμενος· αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι
παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν
2 ἦλθον φυλάξοντες ἀρχήν. ταύτῃ καὶ μᾶλλον τὴν γνώμην
πλεῖστός εἰμι, Λεωνίδην, ἐπείτε ᾔσθετο τοὺς συμμάχους
ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν,
κελεῦσαί σφεας ἀπαλλάσσεσθαι, αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς
ἔχειν· μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο, καὶ ἡ Σπάρτης
3 εὐδαιμονίη οὐκ ἐξηλείφετο. ἐκέχρηστο γὰρ ὑπὸ τῆς Πυθίης
τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου
αὐτίκα κατ' ἀρχὰς ἐγειρομένου, ἢ Λακεδαίμονα ἀνάστατον
γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὸν βασιλέα σφέων
ἀπολέσθαι. ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ
ἔχοντα ὧδε·

4 ὑμῖν δ', ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,
ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ' ἀνδράσι Περσεΐδῃσι
πέρθεται, ἢ τὸ μὲν οὐχί, ἀφ' Ἡρακλέους δὲ γενέθλης
πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.

1 ἐπὶ Valckenaer: ἐπεὶ L αὐτόμαλοι R ἦισαν C: ἤισαν RSV οἱ ἐξαγγείλαντες] ἐξαγγέλλοντες Dobree 3 διαφανοῦς οὔσης RSV 5 ἐκλείπειν RSV (it. 11) 9 καὶ add. Bekker 10 δὲ om. C 12 τὴν γνώμην Valckenaer: τῇ γνώμῃ L 13 εἰμι] εἰμι ὄχλος RSV: [πλεῖστος] εἰμὶ πολλός Gomperz 14 ἀπροθύμως C διακινδυνεύειν RSV 17 ἐκέχρηστο Aldus: ἐκέχρητο L 19 ἀγειρ. R 20 ἔσεσθαι RSV σφῶν RV 21 ἀπολέεσθαι ABC χρᾷ ἔχοντα Schweighaeuser: χρᾷ λέγοντα S: ἔχοντα χρᾷ λέγοντα rell. 22 τάδε S 25 πέρσεται Oenom. ap. Euseb. praep. ev. v. 25 Ἡρακλέος PRSV 26 βασιλεῖ C: -λῆι SV

οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων
ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι
σχήσεσθαι, πρὶν τῶνδ' ἕτερον διὰ πάντα δάσηται.

ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον κλέος
καταθέσθαι μούνων Σπαρτιητέων, ἀποπέμψαι τοὺς συμμάχους
μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτως ἀκόσμως οἴχεσθαι
τοὺς οἰχομένους. μαρτύριον δέ μοι καὶ τόδε οὐκ ἐλάχιστον 221
τούτου πέρι γέγονε, ὅτι καὶ τὸν μάντιν ὃς εἵπετο τῇ στρατιῇ
ταύτῃ, Μεγιστίην τὸν Ἀκαρνῆνα, λεγόμενον εἶναι τἀνέκαθεν
ἀπὸ Μελάμποδος, τοῦτον ⟨τὸν⟩ εἴπαντα ἐκ τῶν ἱρῶν τὰ
μέλλοντά σφι ἐκβαίνειν, φανερός ἐστι Λεωνίδης ἀποπέμπων,
ἵνα μὴ συναπόληταί σφι. ὁ δὲ ἀποπεμπόμενος αὐτὸς μὲν
οὐκ ἀπέλιπε, τὸν δὲ παῖδα συστρατευόμενον, ἐόντα οἱ μου-
νογενέα, ἀπέπεμψε. οἱ μέν νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι 222
οἴχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ, Θεσπιέες δὲ
καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι.
τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι
(κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος),
Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐκ ἔφασαν ἀπολιπόντες
Λεωνίδην καὶ τοὺς μετ' αὐτοῦ ἀπαλλάξεσθαι, ἀλλὰ κατα-
μείναντες συναπέθανον. ἐστρατήγεε δὲ αὐτῶν Δημόφιλος
Διαδρόμεω.

Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο, 223
ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον
ἐποιέετο· καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω· ἀπὸ γὰρ
τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη τέ ἐστι καὶ βραχύτερος
ὁ χῶρος πολλὸν ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις. οἵ τε 2
δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν καὶ οἱ ἀμφὶ

1 τῶν C S 4 δὲ δὴ Plut. mor. 865 : δὲ S 5 μούνων Plut. : μούνον C : μοῦνον rell. 6 διενεχθέντας L 7 καὶ om. C 9 Μεγίστην τὸν Ἀβαρῆνα C τὰ ἀνέκαθεν A B C P 10 τὸν add. Bekker εἰπόντα R : εἴπαντα (suprascr. ον) V 13 ἀπελίπετο A B C 14 alt. οἱ om. A B C Plut. 15 τε om. R S V 18 ὁμήρω(ι) C R 23 ἐπανατείλαντος R S V 25 ἐξ om. C 27 χρόνος P 28 προσήεσαν R S V οἱ om. R V

Λεωνίδην Ἕλληνες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι,
ἤδη πολλῷ μᾶλλον ἢ κατ' ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον
τοῦ αὐχένος. τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο,
οἱ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα
2 ἐμάχοντο. τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν ἔπιπτον
πλήθεϊ πολλοὶ τῶν βαρβάρων· ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν
τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα, αἰεὶ ἐς
τὸ πρόσω ἐποτρύνοντες. πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν
ἐς τὴν θάλασσαν καὶ διεφθείροντο, πολλῷ δ' ἔτι πλεῦνες
κατεπατέοντο ζωοὶ ὑπ' ἀλλήλων· ἦν δὲ λόγος οὐδεὶς τοῦ
3 ἀπολλυμένου. ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σφίσι
ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος, ἀπεδείκνυντο
ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους, παραχρεώ-
224 μενοί τε καὶ ἀτέοντες. δόρατα μέν νυν τοῖσι πλέοσι αὐτῶν
τηνικαῦτα ἤδη ἐτύγχανε κατεηγότα, οἱ δὲ τοῖσι ξίφεσι
διεργάζοντο τοὺς Πέρσας. καὶ Λεωνίδης τε ἐν τούτῳ τῷ
πόνῳ πίπτει ἀνὴρ γενόμενος ἄριστος, καὶ ἕτεροι μετ' αὐτοῦ
ὀνομαστοὶ Σπαρτιητέων, τῶν ἐγὼ ὡς ἀνδρῶν ἀξίων γενο-
μένων ἐπυθόμην τὰ οὐνόματα, ἐπυθόμην δὲ καὶ ἁπάντων
2 τῶν τριηκοσίων. καὶ δὴ Περσέων πίπτουσι ἐνθαῦτα ἄλλοι
τε πολλοὶ καὶ ὀνομαστοί, ἐν δὲ δὴ καὶ Δαρείου δύο παῖδες,
Ἀβροκόμης τε καὶ Ὑπεράνθης, ἐκ τῆς Ἀρτάνεω θυγατρὸς
Φραταγούνης γεγονότες Δαρείῳ. ὁ δὲ Ἀρτάνης Δαρείου
μὲν τοῦ βασιλέος ἦν ἀδελφεός, Ὑστάσπεος δὲ τοῦ Ἀρσάμεος
παῖς· ὃς καὶ ἐκδιδοὺς τὴν θυγατέρα Δαρείῳ τὸν οἶκον πάντα
τὸν ἑωυτοῦ ἐπέδωκε, ὡς μούνου οἱ ἐούσης ταύτης τέκνου.

2 ἐπεξήεσαν R S V 3 τὸν μὲν R 4 οἱ δὲ post ἡμέρας transp. Stein στεινόπωρα C: στεινότερα P R S V 5 δὴ C συμμισγόντων conieci 6 ὄπισθεν R V 11 σφίσι Stein: σφι(ν) L 12 περιόντων R ἀπεδείκνυντο C: ἀπεδείκνυτο A B: ἐπεδείκνυντο P R S V 14 ἀττέοντες S: ἀττεέοντες R V πλεόνεσιν R S V 16 κατηργάζοντο R V: κατειργ. S 18 ἀξίων del. Valckenaer 20 καὶ δὴ καὶ Aldus Περσέων τε R S V 21 ὀνομαστοί] ὀν. πολλοὶ δὲ καὶ οὐκ ὀνομαστοί A B 22 Ἀτάρνεω C R S V: Ἀ+τάρνεω P 23 ρατογούνης A B C Ἀτάρνης P 24 Ἀρσάμεω P R S V 26 μούνης A B C P ταύτης ἐούσης R S V

Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι μαχόμενοι 225
⟨καὶ⟩ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακε-
δαιμονίων ὠθισμὸς ἐγίνετο πολλός, ἐς ὃ τοῦτόν τε ἀρετῇ
οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους
τετράκις. τοῦτο δὲ συνεστήκεε μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ
παρεγένοντο. ὡς δὲ τούτους ἥκειν ἐπύθοντο οἱ Ἕλληνες, 2
ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ νεῖκος· ἔς τε γὰρ τὸ στεινὸν
τῆς ὁδοῦ ἀνεχώρεον ὀπίσω καὶ παραμειψάμενοι τὸ τεῖχος
ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι
πλὴν Θηβαίων. ὁ δὲ κολωνός ἐστι ἐν τῇ ἐσόδῳ, ὅκου νῦν
ὁ λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ. ἐν τούτῳ σφέας τῷ 3
χώρῳ ἀλεξομένους μαχαίρῃσι, τοῖσι αὐτῶν ἐτύγχανον ἔτι
περιεοῦσαι, καὶ χερσὶ καὶ στόμασι κατέχωσαν οἱ βάρβαροι
βάλλοντες, οἱ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα
τοῦ τείχεος συγχώσαντες, οἱ δὲ περιελθόντες πάντοθεν
περισταδόν.

Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων 226
ὅμως λέγεται ἀνὴρ ἄριστος γενέσθαι Σπαρτιήτης Διηνέκης·
τὸν τόδε φασὶ εἰπεῖν τὸ ἔπος πρὶν ἢ συμμεῖξαί σφεας τοῖσι
Μήδοισι, πυθόμενον πρός τευ τῶν Τρηχινίων ὡς ἐπεὰν οἱ
βάρβαροι ἀπίωσι τὰ τοξεύματα, τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος
τῶν ὀϊστῶν ἀποκρύπτουσι· τοσοῦτο πλῆθος αὐτῶν εἶναι· τὸν 2
δὲ οὐκ ἐκπλαγέντα τούτοισι εἰπεῖν, ἐν ἀλογίῃ ποιεύμενον τὸ
τῶν Μήδων πλῆθος, ὡς πάντα σφι ἀγαθὰ ὁ Τρηχίνιος ξεῖνος
ἀγγέλλοι, εἰ ἀποκρυπτόντων τῶν Μήδων τὸν ἥλιον ὑπὸ σκιῇ
ἔσοιτο πρὸς αὐτοὺς ἡ μάχη καὶ οὐκ ἐν ἡλίῳ. ταῦτα μὲν

1 δὴ om. R S V   μαχεόμενοι R S V   2 καὶ add. Schaefer   δὲ R S V   3 ἐγένετο C P   4 ὑπερεξέρυσαν A B C (-έρρυσαν)   5 μέχρις R V   7 ἑτεροιοῦντο R S V   νικος P R S V   8 ἀνεχώρεεν R V   12 τῇσι A B C   15 πάντοθε C   18 ἄριστος ἀνὴρ P R S V   Διηνέκυς R   19 συμμιξαι L   20 πειθόμενον R S V   21 ἀπίωσι Dindorf: ἀφίωσι S V R (-σοι): ἀπιέωσι A B C E P   22 τοσοῦτον E R: τοσοῦτό τι P: τοσοῦτόν τι S V: τοσοῦτο τὸ Valckenaer   23 τούτοισι] τοῦτο R S V   24 τῶν om. A B C P   25 ἄγγελοι C: ἀγγέλοι R: ἀπαγγέλλοι E   τῶν om. R V

καὶ ἄλλα τοιουτότροπα ἔπεά φασι Διηνέκεα τὸν Λακεδαι-
227 μόνιον λιπέσθαι μνημόσυνα. μετὰ δὲ τοῦτον ἀριστεῦσαι λέγονται Λακεδαιμόνιοι δύο ἀδελφεοί, Ἀλφεός τε καὶ Μάρων Ὀρσιφάντου παῖδες. Θεσπιέων δὲ εὐδοκίμεε μάλιστα τῷ
228 οὔνομα ἦν Διθύραμβος Ἁρματίδεω. θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον καὶ τοῖσι πρότερον τελευτήσασι ἢ ⟨τοὺς⟩ ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι, ἐπιγέγραπται γράμματα λέγοντα τάδε·

μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννάσου χιλιάδες τέτορες.

2 ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται, τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ·

ὦ ξεῖν', ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.

3 Λακεδαιμονίοισι μὲν δὴ τοῦτο, τῷ δὲ μάντι τόδε·

μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε Κῆρας ἐπερχομένας σάφα εἰδὼς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.

4 ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι, ἔξω ἢ τὸ τοῦ μάντιος ἐπίγραμμα, Ἀμφικτύονές εἰσί σφεας οἱ ἐπικοσμήσαντες· τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης ὁ Λεωπρέπεός ἐστι κατὰ ξεινίην ὁ ἐπιγράψας.

229 Δύο δὲ τούτων τῶν τριηκοσίων λέγεται Εὔρυτόν τε καὶ Ἀριστόδημον, παρεὸν αὐτοῖσι ἀμφοτέροισι κοινῷ λόγῳ χρησαμένοισι ἢ ἀποσωθῆναι ὁμοῦ ἐς Σπάρτην, ὡς μεμετιμένοι τε ἦσαν ἐκ τοῦ στρατοπέδου ὑπὸ Λεωνίδεω καὶ κατεκέατο ἐν

1 Διηνέκεά φασι RSV 3 Ἀλφεὸς δὲ C: Ἀδελφεός τε BRV 5 ταφεῖσι R: θαπτεῖσι SV 6 ἢ om. RSV 7 τοὺς add. Schaefer 9 τᾷδε τριακοσίαις Schneidewin 10 Πελοποννήσου C: -πονήσου RV 11 δὴ om. RSV 12 ἰδία RSV 13 ξεῖνε ABCV 15 μὲν δὴ] δὲ C 16 κλειτοῖο RSV 21 τὸ] τοῦ RV 22 Νεωπρέπεός C: Λεωτρέπεος RSV 24 ἔρυτόν RV 27 γε ABC: om. E

Ἀλπηνοῖσι ὀφθαλμιῶντες ἐς τὸ ἔσχατον, ἢ εἴ γε μὴ ἐβούλοντο νοστῆσαι, ἀποθανεῖν ἅμα τοῖσι ἄλλοισι, παρεόν σφι τούτων τὰ ἕτερα ποιέειν οὐκ ἐθελῆσαι ὁμοφρονέειν, ἀλλὰ γνώμῃ διενειχθέντας Εὔρυτον μὲν πυθόμενον τῶν Περσέων τὴν περίοδον αἰτήσαντά τε τὰ ὅπλα καὶ ἐνδύντα ἄγειν αὐτὸν κελεῦσαι τὸν εἵλωτα ἐς τοὺς μαχομένους, ὅκως δὲ αὐτὸν ἤγαγε, τὸν μὲν ἀγαγόντα οἴχεσθαι φεύγοντα, τὸν δὲ ἐσπεσόντα ἐς τὸν ὅμιλον διαφθαρῆναι, Ἀριστόδημον
δὲ λιποψυχέοντα λειφθῆναι. εἰ μέν νυν ἢ μοῦνον Ἀριστό- 2
δημον ἀλγήσαντα ἀπονοστῆσαι ἐς Σπάρτην ἢ καὶ ὁμοῦ σφεων ἀμφοτέρων τὴν κομιδὴν γενέσθαι, δοκέειν ἐμοὶ οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδεμίαν προσθέσθαι· νῦν δὲ τοῦ μὲν αὐτῶν ἀπολομένου, τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος, οὐκ ἐθελήσαντος δὲ ἀποθνήσκειν, ἀναγκαίως σφι
ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ. οἱ μέν νυν οὕτω 230
σωθῆναι λέγουσι Ἀριστόδημον ἐς Σπάρτην καὶ διὰ πρόφασιν τοιήνδε, οἱ δὲ ἄγγελον πεμφθέντα ἐκ τοῦ στρατοπέδου, ἐξεὸν αὐτῷ καταλαβεῖν τὴν μάχην γινομένην οὐκ ἐθελῆσαι, ἀλλ' ὑπομείναντα ἐν τῇ ὁδῷ περιγενέσθαι, τὸν δὲ συνάγγε-
λον αὐτοῦ ἀπικόμενον ἐς τὴν μάχην ἀποθανεῖν. ἀπονοστήσας 231
δὲ ἐς Λακεδαίμονα ὁ Ἀριστόδημος ὄνειδός τε εἶχε καὶ ἀτιμίην· πάσχων δὲ τοιάδε ἠτίμωτο· οὔτε οἱ πῦρ οὐδεὶς ἔναυε Σπαρτιητέων οὔτε διελέγετο, ὄνειδός τε εἶχε ὁ τρέσας Ἀριστόδημος καλεόμενος. ἀλλ' ὁ μὲν ἐν τῇ ἐν Πλαταιῇσι
μάχῃ ἀνέλαβε πᾶσαν τὴν ἐπενειχθεῖσαν αἰτίην. λέγεται δὲ 232
καὶ ἄλλον ἀποπεμφθέντα ἄγγελον ἐς Θεσσαλίην τῶν τριηκοσίων τούτων περιγενέσθαι, τῷ οὔνομα εἶναι Παντίτην·

2 ἀποθανέειν L 3 ἐθέλησαν A B C 4 διενεχθέντας A B C 9 λειποψυχέοντα C P R S : φιλοψυχέοντα Valckenaer ἢ Stein : ἦν A B C P : om. R S V : ⟨συνέβη⟩ ἢ Richards 10 ἀλγήσαντα C P : ἀλογήσαντα rell. 11 ἐμοὶ om. R S V 12 προθέσθαι P[1] R S V νυνὶ A B C P 13 αὐτῶν om. P ἀπολογουμένου C 14 οὐ θελήσαντος A B C 18 τὴν μάχην καταλαβεῖν R S V 21 ὁ om. P R S V εἶχε(ν) ὄνειδός τε A B C 24 τῇ ἐν] τῇσι R S V Πλαταίῃ(ι)σι A B C R V 25 ἐπενεχθεῖσαν L 26 ἀποπεμφέντα C 27 Παντίτηι C

νοστήσαντα δὲ τοῦτον ἐς Σπάρτην, ὡς ἠτίμωτο, ἀπάγξασθαι.
233 οἱ δὲ Θηβαῖοι, τῶν ὁ Λεοντιάδης ἐστρατήγεε, τέως μὲν μετὰ
τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπ' ἀναγκαίης ἐχόμενοι
πρὸς τὴν βασιλέος στρατιήν· ὡς δὲ εἶδον κατυπέρτερα τῶν
Περσέων γινόμενα τὰ πρήγματα, οὕτω δή, τῶν σὺν Λεωνίδῃ
Ἑλλήνων ἐπειγομένων ἐπὶ τὸν κολωνόν, ἀποσχισθέντες
τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων,
λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς [καὶ] μηδίζουσι
καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν βασιλέϊ, ὑπὸ δὲ
ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι
2 εἶεν τοῦ τρώματος τοῦ γεγονότος βασιλέϊ. [ὥστε] ταῦτα
λέγοντες περιεγένοντο· εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων
τῶν λόγων μάρτυρας. οὐ μέντοι τά γε πάντα εὐτύχησαν·
ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας, τοὺς μέν τινας
καὶ ἀπέκτειναν προσιόντας, τοὺς δὲ πλεῦνας αὐτῶν κελεύ-
σαντος Ξέρξεω ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ
τοῦ στρατηγοῦ Λεοντιάδεω, τοῦ τὸν παῖδα Εὐρύμαχον χρόνῳ
μετέπειτα ἐφόνευσαν Πλαταιέες στρατηγήσαντα ἀνδρῶν
Θηβαίων τετρακοσίων καὶ σχόντα τὸ ἄστυ τὸ Πλαταιέων.
234 Οἱ μὲν δὴ περὶ Θερμοπύλας Ἕλληνες οὕτως ἠγωνίσαντο,
Ξέρξης δὲ καλέσας Δημάρητον εἰρώτα ἀρξάμενος ἐνθένδε·
Δημάρητε, ἀνὴρ εἶς ἀγαθός. τεκμαίρομαι δὲ τῇ ἀληθείῃ·
ὅσα γὰρ εἶπας, ἅπαντα ἀπέβη οὕτω. νῦν δέ μοι εἰπέ, κόσοι
τινές εἰσι οἱ λοιποὶ Λακεδαιμόνιοι, καὶ τούτων ὁκόσοι τοιοῦ-
2 τοι τὰ πολέμια, εἴτε καὶ ἅπαντες. ὁ δὲ εἶπε· Ὦ βασιλεῦ,
πλῆθος μὲν πολλὸν πάντων τῶν Λακεδαιμονίων καὶ πόλιες
πολλαί· τὸ δὲ θέλεις ἐκμαθεῖν, εἰδήσεις. ἔστι ἐν τῇ Λακε-
δαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα. [καὶ]

4 γινόμενα τῶν Περσέων R S V 5 δὴ καὶ τῶν C 6 ἐπιγενομένων A B C 7 τούτων om. Plut. mor. 866 προέτειναν Plut. 8 καὶ om. S V Plut. 11 εἶναι P R S V βασιλέος R S V ὥστε om. Plut.: τε R S V 12 περιεγένοντο S V[1] Plut.: περιεγίνοντο rell. τῶν λόγων τούτων P R S V 15 προσιόντες C 16 ἔστιξαν Plut.: ἔστιζον L 20 ἠγωνίζοντο R S V 23 εἶπες R S V 26 πόλις A B P S: πόλεις C R V 28 καὶ om. R S V: κῃ Schaefer

οὗτοι πάντες εἰσὶ ὅμοιοι τοῖσι ἐνθάδε μαχεσαμένοισι· οἵ γε
μὲν ἄλλοι Λακεδαιμόνιοι τούτοισι μὲν οὐκ ὅμοιοι, ἀγαθοὶ
δέ. εἶπε πρὸς ταῦτα Ξέρξης· Δημάρητε, τέῳ τρόπῳ ἀπονη- 3
τότατα τῶν ἀνδρῶν τούτων ἐπικρατήσομεν; ἴθι ἐξηγέο. σὺ
γὰρ ἔχεις αὐτῶν τὰς διεξόδους τῶν βουλευμάτων, οἷα βασι-
λεὺς γενόμενος. ὁ δ' ἀμείβετο· Ὦ βασιλεῦ, εἰ μὲν δὴ 235
συμβουλεύεαί μοι προθύμως, δίκαιόν με σοί ἐστι φράζειν
τὸ ἄριστον. εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀπο-
στείλειας ἐπὶ τὴν Λάκαιναν χώρην. ἔστι δὲ ἐπ' αὐτῇ νῆσος 2
ἐπικειμένη τῇ οὔνομά ἐστι Κύθηρα, τὴν Χίλων ἀνὴρ παρ'
ἡμῖν σοφώτατος γενόμενος κέρδος μέζον ἔφη εἶναι Σπαρτιή-
τῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ἢ ὑπερέχειν,
αἰεί τι προσδοκῶν ἀπ' αὐτῆς τοιοῦτον ἔσεσθαι οἷόν τοι ἐγὼ
ἐξηγέομαι, οὔτι τὸν σὸν στόλον προειδώς, ἀλλὰ πάντα
ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον. ἐκ ταύτης τῆς νήσου 3
ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους. παροίκου δὲ
πολέμου σφι ἐόντος οἰκηίου οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς
ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ.
καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ
Λακωνικὸν μοῦνον λείπεται. ἢν δὲ ταῦτα μὴ ποιῇς, τάδε 4
τοι προσδόκα ἔσεσθαι· ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στει-
νός· ἐν τούτῳ τῷ χώρῳ, πάντων Πελοποννησίων συνομο-
σάντων ἐπὶ σοί, μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομένων
προσδέκεο ἔσεσθαί τοι. ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ ὅ τε
ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι. λέγει μετὰ 236
τοῦτον Ἀχαιμένης, ἀδελφεός τε ἐὼν Ξέρξεω καὶ τοῦ ναυ-
τικοῦ στρατοῦ στρατηγός, παρατυχών τε τῷ λόγῳ καὶ δείσας

2 pr. μὲν] μὴν R 3 τάδε R ἀπονητοτάτω R S V 4 ἐπικρατήσωμεν B ἐξηγέω C R¹ V¹ 6 ὁ δὲ εἶπεν R S V 7 συμβουλεύσεαί A¹ 8 ἀποστείλας C 9 Λακεδαίμονα R S V 10 κειμένη R S V Χείλων A B 11 μέζων A¹ B R : μέζω C 13 τοιοῦτο A B C P τι C R V 14 οὗτοι E S : ὅτι C 15 τῆς] ὧν τῆς R S V 16 φερόντων R S V 17 ἔσοται A¹ B¹ 19 ἤδη] δὴ R S V 20 γίνεται R S V 22 συνωμ. R V 24 προσδέκεω C τοι om. S 25 πόλεις C R V : πόλις rell. προχωρήσουσι R S V

μὴ ἀναγνωσθῇ Ξέρξης ποιέειν ταῦτα· Ὦ βασιλεῦ, ὁρῶ σε
ἀνδρὸς ἐνδεκόμενον λόγους ὃς φθονέει τοι εὖ πρήσσοντι ἢ
καὶ προδιδοῖ πρήγματα τὰ σά. καὶ γὰρ δὴ καὶ τρόποισι
τοιούτοισι χρεώμενοι Ἕλληνες χαίρουσι· τοῦ τε εὐτυχέειν
2 φθονέουσι καὶ τὸ κρέσσον στυγέουσι. εἰ δ' ἐπὶ τῇσι παρ-
εούσῃσι τύχῃσι, τῶν νέες νεναυηγήκασι τετρακόσιαι, ἄλλας
ἐκ τοῦ στρατοπέδου τριηκοσίας ἀποπέμψεις περιπλέειν Πελο-
πόννησον, ἀξιόμαχοί τοι γίνονται οἱ ἀντίπαλοι· ἁλὴς δὲ
ἐὼν ὁ ναυτικὸς στρατὸς δυσμεταχείριστός τε αὐτοῖσι γίνεται,
καὶ ἀρχὴν οὐκ ἀξιόμαχοί τοι ἔσονται, καὶ πᾶς ὁ ναυτικὸς τῷ
πεζῷ ἀρήξει καὶ ὁ πεζὸς τῷ ναυτικῷ ὁμοῦ πορευόμενος· εἰ
δὲ διασπάσεις, οὔτε σὺ ἔσεαι ἐκείνοισι χρήσιμος οὔτε ἐκεῖνοι
3 σοί. τὰ σεωυτοῦ δὲ τιθέμενος εὖ γνώμην ἔχε τὰ τῶν ἀντι-
πολέμων μὴ ἐπιλέγεσθαι πρήγματα, τῇ τε στήσονται τὸν
πόλεμον τά τε ποιήσουσι ὅσοι τε πλῆθός εἰσι. ἱκανοὶ γὰρ
ἐκεῖνοί γε αὐτοὶ ἑωυτῶν πέρι φροντίζειν εἰσί, ἡμεῖς δὲ
ἡμέων ὡσαύτως. Λακεδαιμόνιοι δὲ ἢν ἴωσι ἀντία Πέρσῃσι
237 ἐς μάχην, οὐδὲν τὸ παρεὸν τρῶμα ἀκεῦνται. ἀμείβεται
Ξέρξης τοισίδε· Ἀχαίμενες, εὖ τέ μοι δοκέεις λέγειν καὶ
ποιήσω ταῦτα. Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται
2 εἶναι ἐμοί, γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σεῦ. οὐ γὰρ δὴ
κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι,
τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ
τῷ ἐόντι, ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει
καὶ ἔστι δυσμενὴς τῇ σιγῇ, οὐδ' ἂν συμβουλευομένου τοῦ
ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο,

1 ὁρῶ A B : ὁρέω rell. 2 εὐπρήσσοντι R V 3 τὰ πρήγματα τὰ σά R S V 6 ⟨ἐκ⟩ τῶν Baehr 8 τοι om. A B C (it. 10) 10 ἔσονται] γίνονται R S V 12 ἐκείνοισιν (-σε V) ἔσεαι R S V 13 δὲ om. C ἔχε S : ἔχω A B C : ἔχων P R V 14 ἐπιδέχεσθαι R S V 16 περιφροντίζειν C R V 18 οὐδὲ ἓν A B C τραῦμα A[1] ἀκεῦνται Stein (ἀκέσονται Reiske) : ἀνεῦνται C : ἀνιεῦνται rell. 19 τοῖσδε L 21 ἑσσῶται R S V 22 ἐκεῖνό A[1] R S V εὐνοεῖ A B C : εὖ νοεῖ R : εὖ νοοῖ V 25 τῇ τε γῇ οὐδὲν συμβουλευομένου R S V 26 τὰ om. R S V εἶναι om. Stob. flor. xxxviii. 57

εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι· σπάνιοι δέ εἰσι οἱ τοιοῦτοι·
ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντί ἐστι εὐμενέστατον πάντων, 3
συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα. οὕτω
ὦν κακολογίης πέρι τῆς ἐς Δημάρητον, ἐόντος ἐμοὶ ξείνου,
ἔχεσθαί τινα τοῦ λοιποῦ κελεύω. ταῦτα εἴπας Ξέρξης 238
διεξήιε διὰ τῶν νεκρῶν καὶ Λεωνίδεω, ἀκηκοὼς ὅτι βασιλεύς
τε ἦν καὶ στρατηγὸς Λακεδαιμονίων, ἐκέλευσε ἀποταμόντας
τὴν κεφαλὴν ἀνασταυρῶσαι. δῆλά μοι πολλοῖσι μὲν καὶ 2
ἄλλοισι τεκμηρίοισι, ἐν δὲ καὶ τῷδε οὐκ ἥκιστα γέγονε, ὅτι
βασιλεὺς Ξέρξης πάντων δὴ μάλιστα ἀνδρῶν ἐθυμώθη ζῶντι
Λεωνίδῃ· οὐ γὰρ ἄν κοτε ἐς τὸν νεκρὸν ταῦτα παρενόμησε,
ἐπεὶ τιμᾶν μάλιστα νομίζουσι τῶν ἐγὼ οἶδα ἀνθρώπων
Πέρσαι ἄνδρας ἀγαθοὺς τὰ πολέμια. οἱ μὲν δὴ ταῦτα
ἐποίευν, τοῖσι ἐπετέτακτο ποιέειν. ἄνειμι δὲ ἐκεῖσε τοῦ 239
λόγου τῇ μοι [τὸ] πρότερον ἐξέλιπε. ἐπύθοντο Λακεδαι-
μόνιοι ὅτι βασιλεὺς στέλλοιτο ἐπὶ τὴν Ἑλλάδα πρῶτοι, καὶ
οὕτω δὴ ἐς τὸ χρηστήριον τὸ ἐς Δελφοὺς ἀπέπεμψαν, ἔνθα
δή σφι ἐχρήσθη τὰ ὀλίγῳ πρότερον εἶπον· ἐπύθοντο δὲ
τρόπῳ θωμασίῳ. Δημάρητος γὰρ ὁ Ἀρίστωνος φυγὼν ἐς 2
Μήδους, ὡς μὲν ἐγὼ δοκέω, καὶ τὸ οἰκὸς ἐμοὶ συμμάχεται,
οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι, πάρεστι δὲ εἰκάζειν εἴτε
εὐνοίῃ ταῦτα ἐποίησε εἴτε καὶ καταχαίρων· ἐπείτε γὰρ Ξέρξῃ
ἔδοξε στρατηλατέειν ἐπὶ τὴν Ἑλλάδα, ἐὼν ἐν Σούσοισι ὁ
Δημάρητος καὶ πυθόμενος ταῦτα ἠθέλησε Λακεδαιμονίοισι
ἐξαγγεῖλαι. ἄλλως μὲν δὴ οὐκ εἶχε σημῆναι· ἐπικίνδυνον 3
γὰρ ἦν μὴ λαμφθείη· ὁ δὲ μηχανᾶται τοιάδε· δελτίον δί-
πτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνησε καὶ ἔπειτα ἐν τῷ

1 ἀνήκοι ἀρετῆς R S V 2 ἔστι μὲν R S V 4 περὶ κακολογίης A B C : πέρι del. Krueger 5 περιέχεσθαί A B C P 6 ὡς ὅτι A B C 7 ἐκέλευε C 10 ζόωντι C : ζώοντι P 11 ἄν om. A B C παρηνόμησε P 13 ταῦτα om. R S V 14 caput 239 del. Krueger ἐπ' ἐκεῖνο P[t] R S V 15 τὸ om. P R S V 18 ὀλίγον S [V] 19 θωυμ. A B P 20 εἰκὸς R S V 21 εὔνος B 22 ἐπείτε γὰρ om. R S V 23 ἐδόκεε R S V 25 δὴ om. A B C 26 λα + φθείη B 27 τῷ om. A B C

ξύλῳ τοῦ δελτίου ἔγραψε τὴν βασιλέος γνώμην, ποιήσας δὲ
ταῦτα ὀπίσω ἐπέτηξε τὸν κηρὸν ἐπὶ τὰ γράμματα, ἵνα φερό-
μενον κεινὸν τὸ δελτίον μηδὲν πρῆγμα παρέχοι πρὸς τῶν
4 ὁδοφυλάκων. ἐπεὶ δὲ καὶ ἀπίκετο ἐς τὴν Λακεδαίμονα, οὐκ
εἶχον συμβαλέσθαι οἱ Λακεδαιμόνιοι, πρίν γε δή σφι, ὡς
ἐγὼ πυνθάνομαι, Κλεομένεος μὲν θυγάτηρ, Λεωνίδεω δὲ
γυνὴ Γοργὼ ὑπέθετο ἐπιφρασθεῖσα αὐτή, τὸν κηρὸν ἐκκνᾶν
κελεύουσα, καὶ εὑρήσειν σφέας γράμματα ἐν τῷ ξύλῳ. πειθό-
μενοι δὲ εὗρον καὶ ἐπελέξαντο, ἔπειτα δὲ τοῖσι ἄλλοισι
Ἕλλησι ἐπέστειλαν. ταῦτα μὲν δὴ οὕτω λέγεται γενέσθαι.

1 ἔγραφε R S V 2 ἐπέταξε R : ἐπέτεξε S V 3 κεινὸν om. R S V παρέχει R V : -χῃ S 4 ὁμοφυλ. C 6 δὲ om. R 7 ἐπισφρ. R ἐκκνᾶν Naber : κνᾶν L 9 ἄλλοισι om. R S V

ΙΣΤΟΡΙΩΝ Θ

Οἱ δὲ Ἑλλήνων ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντες ἦσαν 1
οἵδε, Ἀθηναῖοι μὲν νέας παρεχόμενοι ἑκατὸν καὶ εἴκοσι καὶ
ἑπτά· ὑπὸ δὲ ἀρετῆς τε καὶ προθυμίης Πλαταιέες, ἄπειροι
τῆς ναυτικῆς ἐόντες, συνεπλήρουν τοῖσι Ἀθηναίοισι τὰς νέας.
Κορίνθιοι δὲ τεσσεράκοντα νέας παρείχοντο, Μεγαρέες δὲ
εἴκοσι. καὶ Χαλκιδέες ἐπλήρουν εἴκοσι, Ἀθηναίων σφι 2
παρεχόντων τὰς νέας, Αἰγινῆται δὲ ὀκτωκαίδεκα, Σικυώνιοι
δὲ δυοκαίδεκα, Λακεδαιμόνιοι δὲ δέκα, Ἐπιδαύριοι δὲ ὀκτώ,
Ἐρετριέες δὲ ἑπτά, Τροιζήνιοι δὲ πέντε, Στυρέες δὲ δύο καὶ
Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο. Λοκροὶ δέ σφι οἱ
Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες ἑπτά. ἦσαν 2
μὲν ὦν οὗτοι οἱ στρατευόμενοι ἐπ' Ἀρτεμίσιον, εἴρηται δέ
μοι καὶ ὡς τὸ πλῆθος ἕκαστοι τῶν νεῶν παρείχοντο. ἀριθμὸς
δὲ τῶν συλλεχθεισέων νεῶν ἐπ' Ἀρτεμίσιον ἦν, πάρεξ τῶν
πεντηκοντέρων, διηκόσιαι καὶ ἑβδομήκοντα καὶ μία. τὸν 2
δὲ στρατηγὸν τὸν τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο
Σπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω· οἱ γὰρ σύμμαχοι οὐκ
ἔφασαν, ἢν μὴ ὁ Λάκων ἡγεμονεύῃ, Ἀθηναίοισι ἕψεσθαι
ἡγεομένοισι, ἀλλὰ λύσειν τὸ μέλλον ἔσεσθαι στράτευμα.
ἐγένετο γὰρ κατ' ἀρχὰς λόγος, πρὶν ἢ καὶ ἐς Σικελίην 3
πέμπειν ἐπὶ συμμαχίην, ὡς τὸ ναυτικὸν Ἀθηναίοισι χρεὸν
εἴη ἐπιτρέπειν. ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ

1 ταῦτα μὲν δὴ (R quoque) οὕτω λέγεται γενέσθαι· οἱ δὲ L Ἕλληνες τὸν C R S V τὸ B 2 ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατόν R S V 3 τε om. A[1] 5 τεσσαρ. C V 6 Καλχ. R V παρεχόντων σφι P R S V 8 δυώδεκα R S V 9 Στυριέες R S V 10 Κεῖοι A B : Κῖοι rell. νῆας R S V 11 ἐπεβώθεον R S V 12 οὖν P R V (S): om. A B C 13 ὅσον τὸ Reiske : ὅσον τι Schaefer νηῶν R S V (it. 14) 15 μία καὶ ἑβδομήκοντα καὶ διηκόσιαι R S V 16 τὸ om. P[1] R S V κάρτος A B 17 Εὐρυβιάδεα S V : Εὐρυάδεα R 20 γὰρ] δὲ R 21 ἐπὶ τὴν R S V

Ἀθηναῖοι, μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ
γνόντες, εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης, ὡς ἀπολέεται
ἡ Ἑλλάς, ὀρθὰ νοεῦντες· στάσις γὰρ ἔμφυλος πολέμου
ὁμοφρονέοντος τοσούτῳ κάκιόν ἐστι ὅσῳ πόλεμος εἰρήνης.
2 ἐπιστάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλ᾽ εἶκον, μέχρι
ὅσου κάρτα ἐδέοντο αὐτῶν, ὡς διέδεξαν· ὡς γὰρ διωσάμενοι
τὸν Πέρσην περὶ τῆς ἐκείνου ἤδη τὸν ἀγῶνα ἐποιεῦντο,
πρόφασιν τὴν Παυσανίεω ὕβριν προϊσχόμενοι ἀπείλοντο τὴν
ἡγεμονίην τοὺς Λακεδαιμονίους. ἀλλὰ ταῦτα μὲν ὕστερον
4 ἐγένετο· τότε δὲ οὗτοι οἱ καὶ ἐπ᾽ Ἀρτεμίσιον Ἑλλήνων
ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς
Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα, ἐπεὶ αὐτοῖσι παρὰ δόξαν
τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ἢ ὡς αὐτοὶ κατε-
δόκεον, καταρρωδήσαντες δρησμὸν ἐβούλευον ἀπὸ τοῦ Ἀρτε-
2 μισίου ἔσω ἐς τὴν Ἑλλάδα. γνόντες δέ σφεας οἱ Εὐβοέες
ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον
ὀλίγον, ἔστ᾽ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται.
ὡς δ᾽ οὐκ ἔπειθον, μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν
πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι, ἐπ᾽ ᾧ
τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην.
5 ὁ δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει·
Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς
παρ᾽ ἑωυτοῦ δῆθεν διδούς. ὡς δέ οἱ οὗτος ἀνεπέπειστο (Ἀδεί-
μαντος γὰρ ὁ Ὠκύτου ⟨ὁ⟩ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν
ἤσπαιρε μοῦνος, φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτε-
μισίου καὶ οὐ παραμενέειν), πρὸς δὴ τοῦτον εἶπε ὁ Θεμι-
2 στοκλέης ἐπομόσας· Οὐ σύ γε ἡμέας ἀπολείψεις, ἐπεί τοι
ἐγὼ μέζω δῶρα δώσω ἢ βασιλεὺς ἄν τοι ὁ Μήδων πέμψειε

1 τε ποιεύμενοι Stein 2 στασιοῦσι R S V 3 νοέοντες R S V 4 τοσοῦτο R V 5 μέχρις οὗ P R S V 6 διωσάμενοι Bekker: δη ωσάμενοι L 7 Πέρσεα R S V ἐποιέοντο R S V 10 ἐγένοντο C[1] οἳ A B R V 11 νῆας R S V τοὺς R S V 12 πάντα R S V 14 ἐβουλεύοντο A B C P 20 τε om. R S V 24 ὁ Suidas s. v. ἤσπαιρεν Κόρινθος C τῶν λοιπῶν om. P R S V 25 ἀποπλώ- R S V

ἀπολιπόντι τοὺς συμμάχους. ταῦτά τε ἅμα ἠγόρευε καὶ
πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία.
οὗτοί τε δὴ πληγέντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ 3
τοῖσι Εὐβοεῦσι ἐκεχάριστο, αὐτός τε ὁ Θεμιστοκλέης
ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλ' ἠπιστέατο οἱ
μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν
ἐπὶ τῷ λόγῳ τούτῳ [τὰ χρήματα].

Οὕτω δὴ κατέμεινάν τε ἐν τῇ Εὐβοίῃ καὶ ἐναυμάχησαν. 6
ἐγένετο δὲ ὧδε· ἐπείτε δὴ ἐς τὰς Ἀφέτας περὶ δείλην
πρωίην γινομένην ἀπίκατο οἱ βάρβαροι, πυθόμενοι μὲν ἔτι
καὶ πρότερον περὶ τὸ Ἀρτεμίσιον ναυλοχέειν νέας Ἑλληνίδας
ὀλίγας, τότε δὲ αὐτοὶ ἰδόντες, πρόθυμοι ἦσαν ἐπιχειρέειν, εἴ
κως ἕλοιεν αὐτάς. ἐκ μὲν δὴ τῆς ἀντίης προσπλέειν οὔ κώ 2
σφι ἐδόκεε τῶνδε εἵνεκα, μή κως ἰδόντες οἱ Ἕλληνες προσ-
πλέοντας ἐς φυγὴν ὁρμήσειαν φεύγοντάς τε εὐφρόνη κατα-
λαμβάνῃ· καὶ ἔμελλον δῆθεν ἐκφεύξεσθαι, ἔδει δὲ μηδὲ
πυρφόρον τῷ ἐκείνων λόγῳ ἐκφυγόντα περιγενέσθαι. πρὸς 7
ταῦτα ὦν τάδε ἐμηχανέοντο· τῶν νεῶν πασέων ἀποκρίναντες
διηκοσίας περιέπεμπον ἔξωθεν Σκιάθου, ὡς ἂν μὴ ὀφθείησαν
ὑπὸ τῶν πολεμίων περιπλέουσαι Εὔβοιαν κατά τε Καφηρέα
καὶ περὶ Γεραιστὸν ἐς τὸν Εὔριπον, ἵνα δὴ περιλάβοιεν οἱ
μὲν ταύτῃ ἀπικόμενοι καὶ φράξαντες αὐτῶν τὴν ὀπίσω
φέρουσαν ὁδόν, σφεῖς δὲ ἐπισπόμενοι ἐξ ἐναντίης. ταῦτα 2
βουλευσάμενοι ἀπέπεμπον τῶν νεῶν τὰς ταχθείσας, αὐτοὶ
οὐκ ἐν νόῳ ἔχοντες ταύτης τῆς ἡμέρης τοῖσι Ἕλλησι ἐπι-

2 νέαν C : νῆα RSV τὴν] τοῦ P[1] 3 τε] δὲ C πάντες ABCP 5 ἐκέρδανεν RSV 6 Ἀθηνέων Bekker : Ἀθηναίων L 7 τὰ χρήματα om. RSV 9 δὴ om. RSV τοὺς R Ἀφετάς V 10 γενομένην RSV 11 τὸ om. ABC νῆας RSV 12 τότε.. ἰδόντες om. RSV 13 -πλώ- RSV 14 εἵνεκε R πως ABCP : om. RSV προσπλώ- RSV 15 καταλάβῃ RSV : -λάβοι P 16 φεύξεσθαι Stein 17 λόχω RSV 18 νηῶν RSV ἀπασέων vulg. 19 περιέπεμψαν ἔξω RSV ὀφθέωσι(ν) PRSV 20 -πλώ- RSV 21 περὶ om. RSV Γερεστὸν SV 22 μὲν] μὲν δὴ RSV 23 ἐξεναντίας RSV 24 τὴν R νηῶν RSV

θήσεσθαι, οὐδὲ πρότερον ἢ τὸ σύνθημά σφι ἔμελλε φανή-
σεσθαι παρὰ τῶν περιπλεόντων ὡς ἡκόντων. ταύτας μὲν
δὴ περιέπεμπον, τῶν δὲ λοιπέων νεῶν ἐν τῇσι Ἀφέτῃσι
8 ἐποιεῦντο ἀριθμόν. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐν ᾧ οὗτοι ἀριθμὸν
ἐποιεῦντο τῶν νεῶν (ἦν γὰρ ἐν τῷ στρατοπέδῳ τούτῳ
Σκυλλίης Σκιωναῖος, δύτης τῶν τότε ἀνθρώπων ἄριστος, ὃς
καὶ ἐν τῇ ναυηγίῃ τῇ κατὰ Πήλιον γενομένῃ πολλὰ μὲν
ἔσωσε τῶν χρημάτων τοῖσι Πέρσῃσι, πολλὰ δὲ καὶ αὐτὸς
περιεβάλετο), οὗτος ὁ Σκυλλίης ἐν νόῳ μὲν εἶχε ἄρα καὶ
πρότερον αὐτομολήσειν ἐς τοὺς Ἕλληνας, ἀλλ᾽ οὐ γάρ οἱ
2 παρέσχε ἐς τότε. ὅτεῳ μὲν δὴ τρόπῳ τὸ ἐνθεῦτεν ἔτι
ἀπίκετο ἐς τοὺς Ἕλληνας, οὐκ ἔχω εἰπεῖν ἀτρεκέως, θωμάζω
δὲ εἰ τὰ λεγόμενά ἐστι ἀληθέα· λέγεται γὰρ ὡς ἐξ Ἀφετέων
δὺς ἐς τὴν θάλασσαν οὐ πρότερον ἀνέσχε πρὶν ἢ ἀπίκετο
ἐπὶ τὸ Ἀρτεμίσιον, σταδίους μάλιστά κῃ τούτους ἐς ὀγδώ-
3 κοντα διὰ τῆς θαλάσσης διεξελθών. λέγεται μέν νυν καὶ
ἄλλα ψευδέσι ἴκελα περὶ τοῦ ἀνδρὸς τούτου, τὰ δὲ μετεξ-
έτερα ἀληθέα· περὶ μέντοι τούτου γνώμη μοι ἀποδεδέχθω
πλοίῳ μιν ἀπικέσθαι ἐπὶ τὸ Ἀρτεμίσιον. ὡς δὲ ἀπίκετο,
αὐτίκα ἐσήμηνε τοῖσι στρατηγοῖσι τήν τε ναυηγίην ὡς
γένοιτο καὶ τὰς περιπεμφθείσας τῶν νεῶν περὶ Εὔβοιαν.
9 τοῦτο δὲ ἀκούσαντες οἱ Ἕλληνες λόγον σφίσι αὐτοῖσι
ἐδίδοσαν. πολλῶν δὲ λεχθέντων ἐνίκα τὴν ἡμέρην ἐκείνην
αὐτοῦ μείναντάς τε καὶ αὐλισθέντας, μετέπειτα νύκτα μέσην
παρέντας πορεύεσθαι καὶ ἀπαντᾶν τῇσι περιπλεούσῃσι τῶν
νεῶν. μετὰ δὲ τοῦτο, ὡς οὐδείς σφι ἐπέπλεε, δείλην ὀψίην

2 -πλω- R S V 3 λοιπῶν νηῶν ἐπὶ R S V Ἀφετῆσιν R V
4 ἐποιέοντο R S V (it. 5) ἐν τῷ Bekker 5 νηῶν R S V
τούτῳ om. C 8 τῆσι S V 9 περιεβάλλετο B S V ἐνόῳ R
10 αὐτομολήσειν . . . οἱ om. R S V 11 ἐς Pingel : ὡς L ἔτι] ἤδη
C[1] 12 εἶπαι R S V θωυμάζω P R S V 13 ὡς om. R S V
14 εἰς R V ἀνέχειν R S V 15 ἐς R S V τούτους ἐς om.
R S V 17 ἴκελλα R : εἴκελα A B C P 18 μέντοι] μὲν A[1] C
19 ἀπικέεσθαι R 20 ἐσήμαινε P R S V 21 περιπεφθείσας A[1] B[1]
νηῶν R 24 μείναντά R V 25 -πλω- R S V 26 νηῶν
R S V -πλω- R S V

γινομένην τῆς ἡμέρης φυλάξαντες αὐτοὶ ἐπανέπλεον ἐπὶ τοὺς
βαρβάρους, ἀπόπειραν αὐτῶν ποιήσασθαι βουλόμενοι τῆς τε
μάχης καὶ τοῦ διεκπλόου. ὁρῶντες δέ σφεας οἵ τε ἄλλοι 10
στρατιῶται οἱ Ξέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλέοντας νηυσὶ
ὀλίγῃσι, πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ
τὰς νέας, ἐλπίσαντές σφεας εὐπετέως αἱρήσειν, οἰκότα κάρτα
ἐλπίσαντες, τὰς μέν γε τῶν Ἑλλήνων ὁρῶντες ὀλίγας νέας,
τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπλησίας καὶ ἄμεινον πλεούσας.
καταφρονήσαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέσον. ὅσοι 2
μέν νυν τῶν Ἰώνων ἦσαν εὔνοοι τοῖσι Ἕλλησι, ἀέκοντές
τε ἐστρατεύοντο συμφορήν τε ἐποιεῦντο μεγάλην ὁρῶντες
περιεχομένους αὐτοὺς καὶ ἐπιστάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονο-
στήσει· οὕτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων
πρήγματα. ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον, 3
ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαστος πρῶτος νέα Ἀττικὴν
ἑλὼν παρὰ βασιλέος δῶρα λάμψεται· Ἀθηναίων γὰρ αὐτοῖσι
λόγος ἦν πλεῖστος ἀνὰ τὰ στρατόπεδα. τοῖσι δὲ Ἕλλησι 11
ὡς ἐσήμηνε, πρῶτα μὲν ἀντίπρῳροι τοῖσι βαρβάροισι γενό-
μενοι ἐς τὸ μέσον τὰς πρύμνας συνήγαγον, δεύτερα δὲ σημή-
ναντος ἔργου εἴχοντο, ἐν ὀλίγῳ περ ἀπολαμφθέντες καὶ κατὰ
στόμα. ἐνθαῦτα τριήκοντα νέας αἱρέουσι [τῶν βαρβάρων] 2
καὶ τὸν Γόργου τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸν Φιλάονα
τὸν Χέρσιος, λόγιμον ἐόντα ἐν τῷ στρατοπέδῳ [ἄνδρα].
πρῶτος δὲ Ἑλλήνων νέα τῶν πολεμίων εἷλε ἀνὴρ Ἀθηναῖος,
Λυκομήδης Αἰσχραίου, καὶ τὸ ἀριστήιον ἔλαβε οὗτος. τοὺς 3
δ' ἐν τῇ ναυμαχίῃ ταύτῃ ἑτεραλκέως ἀγωνιζομένους νὺξ

1 -πλω- RSV 3 διεκπλώου RSV ὁρέωντες C: ὁρέοντες PRSV (it. 7, 11) 4 alt. οἱ om. RSV -πλώ- RSV 5 ἀνήγαγον RSV 6 νῆας RSV (it. 7) 8 πολλαπλασίας CPRSV πλω- RSV 10 εὔνοι R 12 αὐτῶν] σφιν S ἀπονοστήσειν S [V] 13 σφιν ἀσθενέα RSV 15 ἐποιέοντο RSV ἕκαστος αὐτὸς PRSV νῆα RSV: νέας C 16 λάμ + ψεται B 18 γινόμενοι PRSV 19 εἰσήγαγον C 20 ἀπολα + φθέντες B 21 νῆας RSV τῶν βαρβάρων om. RSV 23 ἐν om. C ἄνδρα om. RSV 24 νῆα RSV: μετὰ C 25 Αἰσχρέου CPR: Αἰσχρέω Bredow 26 ἐν om. C

ἐπελθοῦσα διέλυσε. οἱ μὲν δὴ Ἕλληνες ἐπὶ τὸ Ἀρτεμίσιον
ἀπέπλεον, οἱ δὲ βάρβαροι ἐς τὰς Ἀφέτας, πολλὸν παρὰ
δόξαν ἀγωνισάμενοι. ἐν ταύτῃ τῇ ναυμαχίῃ Ἀντίδωρος
Λήμνιος μοῦνος τῶν σὺν βασιλέϊ Ἑλλήνων ἐόντων αὐτο-
μολέει ἐς τοὺς Ἕλληνας, καί οἱ Ἀθηναῖοι διὰ τοῦτο τὸ ἔργον
12 ἔδοσαν [αὐτῷ] χῶρον ἐν Σαλαμῖνι. ὡς δὲ εὐφρόνη ἐγεγόνεε,
ἦν μὲν τῆς ὥρης μέσον θέρος, ἐγίνετο δὲ ὕδωρ τε ἄπλετον
διὰ πάσης τῆς νυκτὸς καὶ σκληραὶ βρονταὶ ἀπὸ τοῦ Πηλίου·
οἱ δὲ νεκροὶ καὶ τὰ ναυήγια ἐξεφορέοντο ἐς τὰς Ἀφέτας,
καὶ περί τε τὰς πρῴρας τῶν νεῶν εἱλέοντο καὶ ἐτάρασσον
2 τοὺς ταρσοὺς τῶν κωπέων. οἱ δὲ στρατιῶται οἱ ταύτῃ
ἀκούοντες ταῦτα ἐς φόβον κατιστέατο, ἐλπίζοντες πάγχυ
ἀπολέεσθαι ἐς οἷα κακὰ ἧκον· πρὶν γὰρ ἢ καὶ ἀναπνεῦσαί
σφεας ἔκ τε τῆς ναυηγίης καὶ τοῦ χειμῶνος τοῦ γενομένου
κατὰ Πήλιον, ὑπέλαβε ναυμαχίη καρτερή, ἐκ δὲ τῆς ναυμα-
χίης ὄμβρος τε λάβρος καὶ ῥεύματα ἰσχυρὰ ἐς θάλασσαν
13 ὁρμημένα βρονταί τε σκληραί. καὶ τούτοισι μὲν τοιαύτη ἡ
νὺξ ἐγίνετο, τοῖσι δὲ ταχθεῖσι αὐτῶν περιπλέειν Εὔβοιαν
ἡ αὐτή περ ἐοῦσα νὺξ πολλὸν ἦν ἔτι ἀγριωτέρη, τοσούτῳ
ὅσῳ ἐν πελάγεϊ φερομένοισι ἐπέπιπτε, καὶ τὸ τέλος σφι
ἐγένετο ἄχαρι· ὡς γὰρ δὴ πλέουσι αὐτοῖσι χειμών τε καὶ τὸ
ὕδωρ ἐπεγίνετο ἐοῦσι κατὰ τὰ Κοῖλα τῆς Εὐβοίης, φερόμενοι
τῷ πνεύματι καὶ οὐκ εἰδότες τῇ ἐφέροντο ἐξέπιπτον πρὸς τὰς
πέτρας. ἐποιέετό τε πᾶν ὑπὸ τοῦ θεοῦ ὅκως ἂν ἐξισωθείη
14 τῷ Ἑλληνικῷ τὸ Περσικὸν μηδὲ πολλῷ πλέον εἴη. οὗτοι
μέν νυν περὶ τὰ Κοῖλα τῆς Εὐβοίης διεφθείροντο· οἱ δὲ ἐν

1 διέλ̆ C 2 -πλω- R S V Ἀφετάς R V (it. 9) 5 καὶ A B C P 6 αὐτῷ om. R S V χώραν R S V 7 ἐγένετο S δὲ om. C ἄπλετόν τε R S V 9 ἐξεφέροντο A B C P 12 ταῦτα om. P[1] 13 ἀπολέσθαι R V ἐς om. C καὶ om. R S V 14 γινομένου R S V 15 ὑπέλαυε R κρατερή A B C R V 16 τε om. R S V λάμβρος C: καρτερὸς R S V ἐς] κατὰ C P 17 ὡρμ. C P S τοιαύτη ἡ Schaefer: τοιαύτην R: τοιαύτη rell. 18 αὐτέων A B C P -πλώ- R S V 20 τὸ om. R S V 21 ἐγίνετο A B C P πλώ- R S V 23 ἐξεφέροντο R S V πρὸς] εἰς V: ἐς S 24 ἐξισωθῇ C 25 τὸ περιεὸν R S V

Ἀφέτῃσι βάρβαροι, ὥς σφι ἀσμένοισι ἡμέρη ἐπέλαμψε,
ἀτρέμας τε εἶχον τὰς νέας καί σφι ἀπεχρᾶτο κακῶς πρήσσουσι
ἡσυχίην ἄγειν ἐν τῷ παρεόντι. τοῖσι δὲ Ἕλλησι ἐπεβοήθεον
νέες τρεῖς καὶ πεντήκοντα Ἀττικαί. αὗταί τε δή σφεας 2
ἐπέρρωσαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦσα ὡς τῶν
βαρβάρων οἱ περιπλέοντες τὴν Εὔβοιαν πάντες εἴησαν
διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνος. φυλάξαντες δὴ
τὴν αὐτὴν ὥρην πλέοντες ἐπέπεσον νηυσὶ Κιλίσσῃσι· ταύτας
δὲ διαφθείραντες, ὡς εὐφρόνη ἐγίνετο, ἀπέπλεον ὀπίσω ἐπὶ
τὸ Ἀρτεμίσιον. τρίτῃ δὲ ἡμέρῃ δεινόν τι ποιησάμενοι οἱ 15
στρατηγοὶ τῶν βαρβάρων νέας οὕτω σφι ὀλίγας λυμαίνεσθαι
καὶ τὸ ἀπὸ Ξέρξεω δειμαίνοντες οὐκ ἀνέμειναν ἔτι τοὺς Ἕλ-
ληνας μάχης ἄρξαι, ἀλλὰ παρασκευασάμενοι κατὰ μέσον
ἡμέρης ἀνῆγον τὰς νέας. συνέπιπτε δὲ ὥστε τὰς αὐτὰς
ταύτας ἡμέρας τάς τε ναυμαχίας γίνεσθαι ταύτας καὶ τὰς
πεζομαχίας τὰς ἐν Θερμοπύλῃσι. ἦν δὲ πᾶς ὁ ἀγὼν 2
τοῖσι κατὰ θάλασσαν περὶ τοῦ Εὐρίπου, ὥσπερ τοῖσι ἀμφὶ
Λεωνίδην τὴν ἐσβολὴν φυλάσσειν. οἱ μὲν δὴ παρεκελεύοντο
ὅκως μὴ παρήσουσι ἐς τὴν Ἑλλάδα τοὺς βαρβάρους, οἱ δ᾽
ὅκως τὸ Ἑλληνικὸν στράτευμα διαφθείραντες τοῦ πόρου κρα-
τήσουσι. ὡς δὲ ταξάμενοι οἱ Ξέρξεω ἐπέπλεον, οἱ Ἕλληνες 16
ἀτρέμας εἶχον πρὸς τῷ Ἀρτεμισίῳ. οἱ δὲ βάρβαροι μηνοειδὲς
ποιήσαντες τῶν νεῶν ἐκυκλεῦντο, ὡς περιλάβοιεν αὐτούς.
ἐνθεῦτεν οἱ Ἕλληνες ἐπανέπλεόν τε καὶ συνέμισγον. ἐν
ταύτῃ τῇ ναυμαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο. ὁ γὰρ 2
Ξέρξεω στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπ᾽

1 Ἀφετῆσι R[V] 2 ἀτρέμα A B C P ἀπεχρῆτο A B C P: ἀπεχρέετο R S V: ἀπέχρα ἔτι Pingel 3 ἐπεβώθεον νῆες R S V 4 πεντήκοντα καὶ τρεῖς A B C 6 -πλώ- R S V 7 δὲ A B C 8 πλώ- R S V ἔπεσον R 9 ἐγένετο C P R S V -πλω- R S V 11 νῆας οὕτω σφέας R S V 13 παρακελευσάμενοι A B C P 14 ἀνήγαγον τὰς νῆας R S V ταῖς αὐταῖς ἡμέραις τὰς ναυμαχίας A B C P 18 Λεωνίδεα P R S V [C] 19 παρήσωσιν R S V 20 κρατήσωσι(ν) A B C R S V 21 -πλω- R S V 23 νηῶν R S V ἐκυκλεῦντο Reiske: ἐκυκλέοντο R S V: ἐκυκλεύοντο rell. 24 -πλω- R S V συνέσμιγον A 25 ἐγένοντο C P R S V

ἑωυτοῦ ἔπιπτε, ταρασσομένων τε τῶν νεῶν καὶ περιπιπτου-
σέων περὶ ἀλλήλας· ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε·
δεινὸν γὰρ χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν
3 τράπεσθαι. πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθεί-
ροντο, πολλοὶ δὲ ἄνδρες, πολλῷ δ' ἔτι πλεῦνες νέες τε τῶν
βαρβάρων καὶ ἄνδρες. οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν
χωρὶς ἑκάτεροι.

17 Ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατιωτέων ἠρίστευσαν, οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε. τῶν δὲ Ἑλλήνων κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Κλεινίης ὁ Ἀλκιβιάδεω, ὃς δαπάνην οἰκηίην παρεχόμενος ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι καὶ οἰκηίῃ νηί.

18 Ὡς δὲ διέστησαν, ἄσμενοι ἑκάτεροι ἐς ὅρμον ἠπείγοντο.
οἱ δὲ Ἕλληνες ὡς διακριθέντες ἐκ τῆς ναυμαχίης ἀπηλλά-
χθησαν, τῶν μὲν νεκρῶν καὶ τῶν ναυηγίων ἐπεκράτεον, τρηχέως
δὲ περιεφθέντες, καὶ οὐκ ἥκιστα Ἀθηναῖοι τῶν αἱ ἡμίσεαι
τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν δὴ ἐβούλευον ἔσω ἐς τὴν
19 Ἑλλάδα. νόῳ δὲ λαβὼν ὁ Θεμιστοκλέης ὡς εἰ ἀπορραγείη
ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ Καρικόν,
οἷοί τε εἴησαν τῶν λοιπῶν κατύπερθε γενέσθαι, ἐλαυνόντων
τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλασσαν, ταύτῃ συλλέξας
τοὺς στρατηγοὺς ἔλεγέ σφι ὡς δοκέοι ἔχειν τινὰ παλάμην
τῇ ἐλπίζοι τῶν βασιλέος συμμάχων ἀποστήσειν τοὺς ἀρί-
2 στους. ταῦτα μέν νυν ἐς τοσοῦτο παρεγύμνου, ἐπὶ δὲ τοῖσι

1 παρατασσομένων B: ταρασσομενέων C P R S V νηῶν R S V 3 ἐποιέοντο P R S V νηῶν R S V ὀλίγον R: ὀλίγων rell. [V] 4 νῆες R S V 5 νῆες R S V: om. A[1] 6 τε R S V ἀγωνισάμενοι Schweighaeuser 9 ἔργα μεγάλα R S V 10 νῆας R S V 12 Κλεινίας A B C P 15 οἱ δὲ ὡς διέστασαν R S V 17 ναυγίων R: ναυηγιέων V[c]: -γέων S τρηχέος R 18 ἡμίσεαι Aldus: -σειαι A B P: -σειε C: -σεες R S V 19 νηῶν R S V ἐβουλεύοντο C 20 ὁ om. R S V 21 τό τε om. C 22 ἦσαν C γίνεσθαι A B C 23 ταύτην A B C P 25 ἐλπίζει P 26 τοσοῦτον R S V τῇσι R V

κατήκουσι πρήγμασι τάδε ποιητέα σφι εἶναι ἔλεγε, τῶν τε
προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅσα τις ἐθέλοι (κρέσσον
γὰρ εἶναι τὴν στρατιὴν ἔχειν ἢ τοὺς πολεμίους), παραίνεέ
τε προειπεῖν τοῖσι ἑωυτῶν ἑκάστους πῦρ ἀνακαίειν· κομιδῆς
δὲ πέρι τὴν ὥρην αὐτῷ μελήσειν ὥστε ἀσινέας ἀπικέ-
σθαι ἐς τὴν Ἑλλάδα. ταῦτα ἤρεσέ σφι ποιέειν καὶ αὐτίκα
πυρὰ ἀνακαυσάμενοι ἐτρέποντο πρὸς τὰ πρόβατα. οἱ γὰρ **20**
Εὐβοέες παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν
λέγοντα, οὔτ' ἐξεκομίσαντο οὐδὲν οὔτε προεσάξαντο ὡς
παρεσομένου σφι πολέμου, περιπετέα τε ἐποιήσαντο σφίσι
αὐτοῖσι τὰ πρήγματα. Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων ὁ 2
χρησμός·

φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ
βύβλινον, Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας.

τούτοισι [δὲ] οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι ἐν τοῖσι τότε
παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι παρῆν σφι συμφορῇ
χρᾶσθαι πρὸς τὰ μέγιστα. οἱ μὲν δὴ ταῦτα ἔπρησσον, **21**
παρῆν δὲ ὁ ἐκ Τρηχῖνος κατάσκοπος. ἦν μὲν γὰρ ἐπ'
Ἀρτεμισίῳ κατάσκοπος Πολύας, γένος Ἀντικυρεύς, τῷ προσ-
ετέτακτο (καὶ εἶχε πλοῖον κατῆρες ἕτοιμον), εἰ παλήσειε ὁ
ναυτικὸς στρατός, σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι·
ὡς δ' αὔτως ἦν Ἀβρώνιχος ὁ Λυσικλέος Ἀθηναῖος καὶ παρὰ
Λεωνίδῃ ἕτοιμος τοῖσι ἐπ' Ἀρτεμισίῳ ἐοῦσι ἀγγέλλειν
τριηκοντέρῳ, ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν. οὗτος 2
ὦν ὁ Ἀβρώνιχος ἀπικόμενός σφι ἐσήμηνε τὰ γεγονότα περὶ
Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ. οἱ δὲ ὡς ἐπύθοντο ταῦτα,

1 εἶναί σφι(ν) PRSV 2 θέλοι RSV 4 ἑκάστοις C 5 αὐτῶν C ἀσινέες SV ἀπικέεσθαι R 7 πυρὰ Cobet: πυρὰς S: πῦρ rell. καυσόμενοι RV(S) ἐτράποντο PRSV 9 οὔτ'] οὔτε τι ABC προσεσάξαντο ABP: προσετάξ. (προσεστάξ.?) C 13 βαρβαρόφωνος (*barbaricus*) Valla: -φωνον L ἄλλα RV 14 βύβλιον RSV πολὺ μηκάδας SV 15 δὲ om. ABC: δὴ coni. Herwerden οὐδὲ C 16 περεουσι RV 17 χρῆσθαι ABCP 20 ἕτοιμον del. Bekker παλαίσειεν C: παλήσιεν RV 22 ὡς . . . ἐοῦσι om. C 22 Αβρόνιχος B (it. 25 C[1]) 25 ἐσήμαινε ABCP 26 Λεωνίδεα RSV

οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν, ἐκομίζοντο
δὲ ὡς ἕκαστοι ἐτάχθησαν, Κορίνθιοι πρῶτοι, ὕστατοι δὲ
22 Ἀθηναῖοι. Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπι-
λεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα,
ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα, τὰ Ἴωνες ἐπελθόντες
τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο. τὰ δὲ
γράμματα τάδε ἔλεγε· Ἄνδρες Ἴωνες, οὐ ποιέετε δίκαια ἐπὶ
τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλού-
2 μενοι. ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε· εἰ δὲ ὑμῖν
ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι, ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ
μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ
ὑμῖν ποιέειν· εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι, ἀλλ'
ὑπ' ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι,
ὑμεῖς δὲ ἐν τῷ ἔργῳ, ἐπεὰν συμμίσγωμεν, ἐθελοκακέετε,
μεμνημένοι ὅτι ἀπ' ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη
3 πρὸς τὸν βάρβαρον ἀπ' ὑμέων ἡμῖν γέγονε. Θεμιστοκλέης
δὲ ταῦτα ἔγραψε, δοκέειν ἐμοί, ἐπ' ἀμφότερα νοέων, ἵνα ἢ
λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν
καὶ γενέσθαι πρὸς ἑωυτῶν, ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ
πρὸς Ξέρξην, ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμα-
23 χιέων αὐτοὺς ἀπόσχῃ. Θεμιστοκλέης μὲν ταῦτα ἐνέγραψε·
τοῖσι δὲ βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ
Ἱστιαιεὺς ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπ' Ἀρτεμισίου τῶν
Ἑλλήνων. οἱ δ' ὑπ' ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον
ἐν φυλακῇ, νέας δὲ ταχέας ἀπέστειλαν προκατοψομένας·
ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν, οὕτω δὴ ἅμα ἡλίῳ σκιδνα-

1 *ἐποιέοντο* PRSV 3 *νῆας* RSV *πλω-* RSV 5 *τὰ . . . γράμματα* om. RSV 7 *λέγοντα τάδε* RSV 9 *γίνεσθαι* A[1] BC *εἰ δὲ εἰ* R 10 *ὑμέες* PRSV 11 *ἔσεσθε* RSV *δέεσθαι* B *ταυτὰ* RV 12 *τι* R 13 *ἀνάγκης μείζονος* AB *ὥστε μὴ* P[1] RSV 14 *ὑμέες γε* PRSV 15 *ἡ* om. RSV 17 *δὲ* om. RSV *ἔγραφε* ABCP 18 *ποιήσει* R [V] (it. 20) *μεταβαλέειν* PRSV 19 *ἐπεὰν* Krueger *ἀνενεχθῇ* AB 20 *Ξέρξεα* PRSV 23 *Ιστιεὺς* CP *τῶν*] *τὸν τῶν* C Plut. mor. 867 25 *νῆας* RSV *ταχείας* L 26 *τουτέων* ABC

μένῳ πᾶσα ἡ στρατιὴ ἔπλεε ἀλὴς ἐπὶ τὸ Ἀρτεμίσιον. ἐπι- 2
σχόντες δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέσου ἡμέρης, τὸ ἀπὸ
τούτου ἔπλεον ἐς Ἱστιαίην. ἀπικόμενοι δὲ τὴν πόλιν ἔσχον
τῶν Ἱστιαιέων καὶ τῆς Ἐλλοπίης μοίρης, γῆς δὲ τῆς Ἱστι-
αιώτιδος τὰς παραθαλασσίας κώμας πάσας ἐπέδραμον.
ἐνθαῦτα δὲ τούτων ἐόντων Ξέρξης ἑτοιμασάμενος τὰ περὶ 24
τοὺς νεκροὺς ἔπεμπε ἐς τὸν ναυτικὸν στρατὸν κήρυκα. προε-
τοιμάσατο δὲ τάδε· ὅσοι τοῦ στρατοῦ τοῦ ἑωυτοῦ ἦσαν
νεκροὶ ἐν Θερμοπύλῃσι (ἦσαν δὲ καὶ δύο μυριάδες), ὑπολιπό-
μενος τούτων ὡς χιλίους, τοὺς λοιποὺς τάφρους ὀρυξάμενος
ἔθαψε, φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμησάμενος, ἵνα
μὴ ὀφθείησαν ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ. ὡς δὲ διέβη ἐς 2
τὴν Ἱστιαίην ὁ κῆρυξ, σύλλογον ποιησάμενος παντὸς τοῦ
στρατοπέδου ἔλεγε τάδε· Ἄνδρες σύμμαχοι, βασιλεὺς Ξέρξης
τῷ βουλομένῳ ὑμέων παραδίδωσι ἐκλιπόντα τὴν τάξιν [καὶ]
ἐλθόντα θεήσασθαι ὅκως μάχεται πρὸς τοὺς ἀνοήτους τῶν
ἀνθρώπων, οἳ ἤλπισαν τὴν βασιλέος δύναμιν ὑπερβαλέεσθαι.
ταῦτα ἐπαγγειλαμένου, μετὰ ταῦτα οὐδὲν ἐγίνετο πλοίων 25
σπανιώτερον· οὕτω πολλοὶ ἤθελον θεήσασθαι. διαπεραιω-
θέντες δὲ ἐθηεῦντο διεξιόντες τοὺς νεκρούς· πάντες δὲ ἠπι-
στέατο τοὺς κειμένους εἶναι πάντας Λακεδαιμονίους καὶ
Θεσπιέας, ὁρῶντες καὶ τοὺς εἵλωτας. οὐ μὲν οὐδ' ἐλάνθανε 2
τοὺς διαβεβηκότας Ξέρξης ταῦτα πρήξας περὶ τοὺς νεκροὺς
τοὺς ἑωυτοῦ· καὶ γὰρ δὴ καὶ γελοῖον ἦν· τῶν μὲν χίλιοι
ἐφαίνοντο νεκροὶ κείμενοι, οἳ δὲ πάντες ἐκέατο ἁλέες συγκε-
κομισμένοι ἐς τὠυτὸ χωρίον, τέσσερες χιλιάδες. ταύτην 3
μὲν τὴν ἡμέρην πρὸς θέην ἐτράποντο, τῇ δ' ὑστεραίῃ οἳ μὲν

1 ἔπλεε P: ἔπλωεν RSV: ἐπέπλεε ABC ἁλλὴς RV 3 -πλω- RSV 4 Ἱστιαιέων S: Ἱστιαίων rell. ελλογίμης RSV Ἱστιαιήτιδος RSV 5 τὰς om. RSV 6 τὰ om. RSV 7 στρατὸν om. SV (non R) προητοιμ. ABC 8 alt. τοῦ om. C 9 ὑπολειπόμενος C[c] (1) 11 ἐπιβάλλων RSV 15 καὶ om. RSV 16 ἀνοητοτάτους conieci 17 ὑπερβαλέσθαι RSV 18 ἐγένετο CP 20 ἐθηεῦντο (ἐθηέοντο SV) . . . δὲ om. R 22 ὁρέοντες PRSV: ὁρέωντες C 23 Ξέρξης δὲ P[1] RSV 26 τέσσερες (-αρες CRV) χιλιάδες del. Heraeus

ἀπέπλεον ἐς Ἱστιαίην ἐπὶ τὰς νέας, οἱ δὲ ἀμφὶ Ξέρξην ἐς
26 ὁδὸν ὁρμέατο. ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπ' Ἀρκαδίης
ὀλίγοι τινές, βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι.
ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ
Πέρσαι περὶ τῶν Ἑλλήνων τὰ ποιέοιεν· εἷς δέ τις πρὸ
2 πάντων ἦν ὁ εἰρωτῶν αὐτοὺς ταῦτα. οἱ δέ σφι ἔλεγον ὡς
Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν.
ὁ δὲ ἐπείρετο ὅ τι [τὸ ἄεθλον] εἴη σφι κείμενον περὶ ὅτευ
ἀγωνίζονται· οἱ δὲ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον.
ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τριτανταίχμης ὁ Ἀρτα-
3 βάνου δειλίην ὦφλε πρὸς βασιλέος. πυνθανόμενος γὰρ τὸ
ἄεθλον ἐὸν στέφανον ἀλλ' οὐ χρήματα, οὔτε ἠνέσχετο σιγῶν
εἶπέ τε ἐς πάντας τάδε· Παπαί, Μαρδόνιε, κοίους ἐπ' ἄνδρας
ἤγαγες μαχησομένους ἡμέας, οἳ οὐ περὶ χρημάτων τὸν
27 ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς. τούτῳ μὲν δὴ ταῦτα
εἴρητο· ἐν δὲ τῷ διὰ μέσου χρόνῳ, ἐπείτε τὸ ἐν Θερμοπύλῃσι
τρῶμα ἐγεγόνεε, αὐτίκα Θεσσαλοὶ πέμπουσι κήρυκα ἐς Φω-
κέας, ἅτε σφι ἐνέχοντες αἰεὶ χόλον, ἀπὸ δὲ τοῦ ὑστάτου
2 τρώματος καὶ τὸ κάρτα. ἐσβαλόντες γὰρ πανστρατιῇ αὐτοί
τε οἱ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι αὐτῶν ἐς τοὺς Φωκέας οὐ
πολλοῖσι ἔτεσι πρότερον ταύτης τῆς βασιλέος στρατηλασίης
ἑσσώθησαν ὑπὸ τῶν Φωκέων καὶ περιέφθησαν τρηχέως.
3 ἐπείτε γὰρ κατειλήθησαν ἐς τὸν Παρνησσὸν οἱ Φωκέες
ἔχοντες μάντιν Τελλίην τὸν Ἠλεῖον, ἐνθαῦτα ὁ Τελλίης
οὗτος σοφίζεται αὐτοῖσι τοιόνδε· γυψώσας ἄνδρας ἑξακο-
σίους τῶν Φωκέων τοὺς ἀρίστους, αὐτούς τε τούτους καὶ τὰ

1 -πλω- RSV νῆας RSV Ξέρξεα RSV 2 ὡρμ. EPC[c] 4 ἀγαγόντες CP 5 τὰ] τί ABCP: ὅτι E ποιέειν C 6 -ρωτέων EPRSV 7 ἄγοιεν PRSV θεωροῖεν ABCEP ἱππ. τε καὶ γυμν. E 8 τὸ ἄεθλον del. Stein ὅτεο R: ὅτεω SV 10 Τι + γράνης P: Τιγράνης ABCE 11 ὤφλεε RSV πυθόμενος EPRSV τὸν ἄεθλον ἐόντα RSV 13 τε] δὲ RSV τόδε RSV 14 τὸν om. RSV 15 ἀλλ' ἀρετῆς RSV 16 ἐπεὶ τάχιστα τὸ RSV 17 κήρυκας RSV 18 ἐνέχοντες SV: ἔχοντες rell. 21 πολλοῖς RV 22 ἐσώθησαν RV 23 Παρνησὸν ABCR

ὅπλα αὐτῶν, νυκτὸς ἐπεθήκατο τοῖσι Θεσσαλοῖσι, προείπας
αὐτοῖσι, τὸν ἂν μὴ λευκανθίζοντα ἴδωνται, τοῦτον κτείνειν.
τούτους ὦν αἵ τε φυλακαὶ τῶν Θεσσαλῶν πρῶται ἰδοῦσαι 4
ἐφοβήθησαν, δόξασαι ἄλλο τι εἶναι τέρας, καὶ μετὰ τὰς
φυλακὰς αὐτὴ ἡ στρατιὴ οὕτω ὥστε τετρακισχιλίων κρατῆ-
σαι νεκρῶν καὶ ἀσπίδων Φωκέας, τῶν τὰς μὲν ἡμισέας ἐς
Ἄβας ἀνέθεσαν, τὰς δὲ ἐς Δελφούς· ἡ δὲ δεκάτη ἐγένετο 5
τῶν χρημάτων ἐκ ταύτης τῆς μάχης οἱ μεγάλοι ἀνδριάν-
τες οἱ περὶ τὸν τρίποδα συνεστεῶτες ἔμπροσθε τοῦ νηοῦ
τοῦ ἐν Δελφοῖσι, καὶ ἕτεροι τοιοῦτοι ἐν Ἄβῃσι ἀνακέαται.
ταῦτα μέν νυν τὸν πεζὸν ἐργάσαντο τῶν Θεσσαλῶν οἱ 28
Φωκέες πολιορκέοντας ἑωυτούς· ἐσβαλοῦσαν δὲ ἐς τὴν χώρην
τὴν ἵππον αὐτῶν ἐλυμήναντο ἀνηκέστως. ἐν γὰρ τῇ
ἐσβολῇ ἥ ἐστι κατὰ Ὑάμπολιν, ἐν ταύτῃ τάφρον μεγάλην
ὀρύξαντες ἀμφορέας κεινοὺς ἐς αὐτὴν κατέθηκαν, χοῦν δὲ
ἐπιφορήσαντες καὶ ὁμοιώσαντες τῷ ἄλλῳ χώρῳ ἐδέκοντο
τοὺς Θεσσαλοὺς ἐσβάλλοντας. οἱ δὲ ὡς ἀναρπασόμενοι
τοὺς Φωκέας φερόμενοι ἐσέπεσον ἐς τοὺς ἀμφορέας. ἐνθαῦτα
οἱ ἵπποι τὰ σκέλεα διεφθάρησαν. τούτων δή σφι ἀμφο- 29
τέρων ἔχοντες ἔγκοτον οἱ Θεσσαλοὶ πέμψαντες κήρυκα
ἠγόρευον τάδε· Ὦ Φωκέες, ἤδη τι μᾶλλον γνωσιμαχέετε
μὴ εἶναι ὅμοιοι ἡμῖν. πρόσθε τε γὰρ ἐν τοῖσι Ἕλλησι, 2
ὅσον χρόνον ἐκεῖνα ἡμῖν ἥνδανε, πλέον αἰεί κοτε ὑμέων
ἐφερόμεθα, νῦν τε παρὰ τῷ βαρβάρῳ τοσοῦτον δυνάμεθα
ὥστε ἐπ᾽ ἡμῖν ἐστι τῆς γῆς ἐστερῆσθαι καὶ πρὸς ἠνδραπο-
δίσθαι ὑμέας· ἡμεῖς μέντοι τὸ πᾶν ἔχοντες οὐ μνησικακέο-
μεν, ἀλλ᾽ ἡμῖν γενέσθω ἀντ᾽ αὐτῶν πεντήκοντα τάλαντα

1 ἀπεθήκατο R 2 λευκαθίζοντα A¹ B C R S V 3 τε om. B πρῶται τῶν Θεσσ. R S V ἰδοῦσαι om. R 5 καὶ τρισχιλίων R S V 6 ἡμίσεας ἀσπίδας R S V 9 τοῦ τρίποδος R S V ἔμπροσθεν R V 10 ἀνακέεται R S V 11 ειργ. C P S 12 πολιορκέοντα coni. Stein 13 ἐλυμήνατο R 14 ἣ R V : om. C Ὑάνπολιν A B 15 κενεοὺς A B C P 17 ἐσβαλόντας B : ἐσβαλέοντας R S V 18 ἐνέπεσον R S V 22 πρόσθεν A B C P 23 αἰεί] εἴ R S V 24 δὲ R S V τοσούτω R S V 25 ἐστὲ R S V γῆς τε R V προσηνδρ. C P R S V 26 ἡμέες R S V 27 αὐτῶν R quoque

ἀργυρίου, καὶ ὑμῖν ὑποδεκόμεθα τὰ ἐπιόντα ἐπὶ τὴν χώρην
30 ἀποτρέψειν. ταῦτά σφι ἐπαγγέλλοντο οἱ Θεσσαλοί. οἱ
γὰρ Φωκέες μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατ᾽
ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ
2 τὸ ἔχθος τὸ Θεσσαλῶν. εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων
ηὖξον, ὡς ἐμοὶ δοκέειν, ἐμήδιζον ἂν οἱ Φωκέες· οἳ ταῦτα
ἐπαγγελλομένων Θεσσαλῶν οὔτε δώσειν ἔφασαν χρήματα
παρέχειν τέ σφι Θεσσαλοῖσι ὁμοίως μηδίζειν, εἰ ἄλλως
βουλοίατο· ἀλλ᾽ οὐκ ἔσεσθαι ἑκόντες εἶναι προδόται τῆς
31 Ἑλλάδος. ἐπειδὴ δὲ ἀνηνείχθησαν οὗτοι οἱ λόγοι, οὕτω
δὴ οἱ Θεσσαλοὶ κεχολωμένοι τοῖσι Φωκεῦσι ἐγένοντο ἡγεμόνες τῷ βαρβάρῳ τῆς ὁδοῦ. ἐκ μὲν δὴ τῆς Τρηχινίης ἐς
τὴν Δωρίδα ἐσέβαλον· τῆς γὰρ Δωρίδος χώρης ποδεὼν
στεινὸς ταύτῃ κατατείνει, ὡς τριήκοντα σταδίων μάλιστά κῃ
εὖρος, κείμενος μεταξὺ τῆς τε Μηλίδος καὶ Φωκίδος χώρης,
ἥ περ ἦν τὸ παλαιὸν Δρυοπίς· ἡ δὲ χώρη αὕτη ἐστὶ μητρόπολις Δωριέων τῶν ἐν Πελοποννήσῳ. ταύτην ὦν τὴν
Δωρίδα γῆν οὐκ ἐσίναντο ἐσβαλόντες οἱ βάρβαροι· ἐμήδιζόν
32 τε γὰρ καὶ οὐκ ἐδόκεε Θεσσαλοῖσι. ὡς δὲ ἐκ τῆς Δωρίδος
ἐς τὴν Φωκίδα ἐσέβαλον, αὐτοὺς μὲν τοὺς Φωκέας οὐκ
αἱρέουσι. οἱ μὲν γὰρ τῶν Φωκέων ἐς τὰ ἄκρα τοῦ Παρνησσοῦ ἀνέβησαν (ἔστι δὲ καὶ ἐπιτηδέη δέξασθαι ὅμιλον τοῦ
Παρνησσοῦ ἡ κορυφὴ ⟨ἡ⟩ κατὰ Νέωνα πόλιν κειμένη ἐπ᾽
ἑωυτῆς, Τιθορέα οὔνομα αὐτῇ· ἐς τὴν δὴ ἀνηνείκαντο καὶ
2 αὐτοὶ ἀνέβησαν)· οἱ δὲ πλεῦνες αὐτῶν ἐς τοὺς Ὀζόλας Λοκροὺς ἐξεκομίσαντο, ἐς Ἄμφισσαν πόλιν τὴν ὑπὲρ τοῦ Κρι-

1 ἐπιδεκόμεθα RSV ἐπιόντα om. RSV 2 ἐπηγγ. ABC 4 ἄλλον R 5 alt. τὸ] τῶν S 6 δοκέει S οἳ om. ABCP 7 ἐπαγγελομ. C 8 τε παρέχειν ABCP σφίσι coni. Stein 10 ἐπεὶ δὲ δὴ RSV ἀνηνέχθησαν C 11 Φωκεεῦσι AB ἐγίνοντο RSV 12 Τρηχίνης R 14 τριάκοντα RV 15 Μηλιάδος ABCP καὶ τῆς S 16 ἥ(ι) περ L Δρυοπίης RSV 18 ἐσβαλλόντες C 20 ἐσέβαλλον BC 21 Παρνησοῦ ABC 22 ἀνέβησαν . . . Παρνησσοῦ (-νησοῦ AC: -νισοῦ B) om. R 23 ἡ add. Pingel 24 Τιθωρέα RSV τὴν διανηνείκαντο R 26 Ἄμφισαν C Κρισσαίου RSV

σαίου πεδίου οἰκεομένην. οἱ δὲ βάρβαροι τὴν χώρην πᾶσαν
ἐπέδραμον τὴν Φωκίδα· Θεσσαλοὶ γὰρ οὕτω ἦγον τὸν στρα-
τόν· ὁκόσα δὲ ἐπέσχον, πάντα ἐπέφλεγον καὶ ἔκειρον, καὶ
ἐς τὰς πόλις ἐνιέντες πῦρ καὶ ἐς τὰ ἱρά. πορευόμενοι γὰρ 33
ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα, καὶ κατὰ
μὲν ἔκαυσαν Δρυμὸν πόλιν, κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον
καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ
Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους
καὶ Ἄβας, ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον, θησαυροῖσί
τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον· ἦν δὲ καὶ τότε
καὶ νῦν ἔστι χρηστήριον αὐτόθι· καὶ τοῦτο τὸ ἱρὸν συλή-
σαντες ἐνέπρησαν. καί τινας διώκοντες εἷλον τῶν Φωκέων
πρὸς τοῖσι ὄρεσι, καὶ γυναῖκάς τινας διέφθειραν μισγόμενοι
ὑπὸ πλήθεος. Παραποταμίους δὲ παραμειβόμενοι οἱ βάρβαροι 34
ἀπίκοντο ἐς Πανοπέας. ἐνθεῦτεν δὲ ἤδη διακρινομένη ἡ στρατιὴ
αὐτῶν ἐσχίζετο. τὸ μὲν πλεῖστον καὶ δυνατώτατον τοῦ στρα-
τοῦ ἅμα αὐτῷ Ξέρξῃ πορευόμενον ἐπ' Ἀθήνας ἐσέβαλε ἐς
Βοιωτούς, ἐς γῆν τὴν Ὀρχομενίων. Βοιωτῶν δὲ πᾶν τὸ πλῆθος
ἐμήδιζε, τὰς δὲ πόλις αὐτῶν ἄνδρες Μακεδόνες διατεταγμένοι
ἔσῳζον, ὑπὸ Ἀλεξάνδρου ἀποπεμφθέντες. ἔσῳζον δὲ τῇδε,
δῆλον βουλόμενοι ποιέειν Ξέρξῃ ὅτι τὰ Μήδων Βοιωτοὶ φρο-
νέοιεν. οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο, ἄλλοι δὲ 35
αὐτῶν ἡγεμόνας ἔχοντες ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, ἐν
δεξιῇ τὸν Παρνησσὸν ἀπέργοντες. ὅσα δὲ καὶ οὗτοι ἐπέσχον
τῆς Φωκίδος, πάντα ἐσιναμώρεον· καὶ γὰρ τῶν Πανοπέων τὴν
πόλιν ἐνέπρησαν καὶ Δαυλίων καὶ Αἰολιδέων. ἐπορεύοντο 2
δὲ ταύτῃ ἀποσχισθέντες τῆς ἄλλης στρατιῆς τῶνδε εἵνεκα,

1 κειμένην C: οἰκημένην Stein 4 πόλεις C: πόλιας RSV καὶ ἱστὰ ἱρά B: καὶ ἔστερα RV: κατέκαιον S 5 παρὰ om. C Κηφισσὸν CPRSV 6 Δρύμον ABCP Χαράνδραν C: Χαράδρην PR[V] 7 Τεθρόνιον RSV: Θρόνιον Eust. Il. 278 Ἀμφίκαια R 8 Παρποτ. RVS (hic it. 14) 10 κατασκ. R 11 ἔτι ABCP συλλ. RSV 12 τῶν om. ABC 13 διέφθειρον RSV 17 ἐπ'] ἐς RSV 18 τὴν] τῶν PRSV 19 πόλεις C: πόλιας RSV 20 τῇδε om. RSV 24 Παρνησὸν ABC 26 Αἰολίδων P: Λιλαιέων Valckenaer 27 ταύτην ABC εἵνεκεν RSV

ὅκως συλήσαντες τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι βασιλέϊ Ξέρξῃ
ἀποδέξαιεν τὰ χρήματα. πάντα δ' ἠπίστατο τὰ ἐν τῷ ἱρῷ
ὅσα λόγου ἦν ἄξια Ξέρξης, ὡς ἐγὼ πυνθάνομαι, ἄμεινον ἢ
τὰ ἐν τοῖσι οἰκίοισι ἔλιπε, πολλῶν αἰεὶ λεγόντων, καὶ μά-
36 λιστα τὰ Κροίσου τοῦ Ἀλυάττεω ἀναθήματα. οἱ δὲ Δελφοὶ
πυνθανόμενοι ταῦτα ἐς πᾶσαν ἀρρωδίην ἀπίκατο, ἐν δείματι
δὲ μεγάλῳ κατεστεῶτες ἐμαντεύοντο περὶ τῶν ἱρῶν χρημάτων,
εἴτε σφέα κατὰ γῆς κατορύξωσι εἴτε ἐκκομίσωσι ἐς ἄλλην
χώρην. ὁ δὲ θεός σφεας οὐκ ἔα κινέειν, φὰς αὐτὸς ἱκανὸς
2 εἶναι τῶν ἑωυτοῦ προκατῆσθαι. Δελφοὶ δὲ ταῦτα ἀκού-
σαντες σφέων αὐτῶν πέρι ἐφρόντιζον. τέκνα μέν νυν καὶ
γυναῖκας πέρην ἐς τὴν Ἀχαιίην διέπεμψαν, αὐτῶν δὲ οἱ μὲν
πλεῖστοι ἀνέβησαν ἐς τοῦ Παρνησσοῦ τὰς κορυφὰς καὶ ἐς
τὸ Κωρύκιον ἄντρον ἀνηνείκαντο, οἱ δὲ ἐς Ἄμφισσαν τὴν
Λοκρίδα ὑπεξῆλθον. πάντες δὲ ὦν οἱ Δελφοὶ ἐξέλιπον
37 τὴν πόλιν, πλὴν ἑξήκοντα ἀνδρῶν καὶ τοῦ προφήτεω. ἐπεὶ
δὲ ἀγχοῦ τε ἦσαν οἱ βάρβαροι ἐπιόντες καὶ ἀπώρων τὸ ἱρόν,
ἐν τούτῳ ὁ προφήτης, τῷ οὔνομα ἦν Ἀκήρατος, ὁρᾷ πρὸ τοῦ
νηοῦ ὅπλα προκείμενα ἔσωθεν ἐκ τοῦ μεγάρου ἐξενηνειγμένα
2 ἱρά, τῶν οὐκ ὅσιον ἦν ἅπτεσθαι ἀνθρώπων οὐδενί. ὁ μὲν δὴ
ἤιε Δελφῶν τοῖσι παρεοῦσι σημανέων τὸ τέρας· οἱ δὲ βάρ-
βαροι ἐπειδὴ ἐγίνοντο ἐπειγόμενοι κατὰ τὸ ἱρὸν τῆς Προ-
νηίης Ἀθηναίης, ἐπιγίνεταί σφι τέρεα ἔτι μέζονα τοῦ πρὶν
γενομένου τέρεος. θῶμα μὲν γὰρ καὶ τοῦτο κάρτα ἐστί,
ὅπλα ἀρήια αὐτόματα φανῆναι ἔξω προκείμενα τοῦ νηοῦ· τὰ
δὲ δὴ ἐπὶ τούτῳ δεύτερα ἐπιγενόμενα καὶ διὰ πάντων φα-
3 σμάτων ἄξια θωμάσαι μάλιστα. ἐπεὶ γὰρ δὴ ἦσαν ἐπιόντες

1 συλλ. S 2 ἐπιστέατο RSV 5 τὰ om. RSV Δελφοὶ δὲ ABCP 7 δὲ] τε RSV 8 σφέας RSV κατορύξουσι εἴτε ἐκκομίσουσι P κατωρ. RV 9 σφεα Stein κινεῖν ABC 11 περιεφρόντιζον BC 12 Ἀχαΐην R 13 Παρνησοῦ ABC 14 Ἄμφισαν CR[1] 15 ἐξέλειπον B 17 τε om. ABCP 19 ἐξενηνεγμένα ABC 20 ἀνθρώπω RSV 22 Προνηίης RV: -ναίης ABCP: -νοΐης S 23 μείζονα RV 24 γεγενημένου RSV θωυμα PRSV μὲν om. RSV 26 ἐπιγενόμενα P: ἐπιγινόμενα ABC: γινόμενα RSV 27 θωυμάσαι PRSV

οἱ βάρβαροι κατὰ τὸ ἱρὸν τῆς Προνηίης [Ἀθηναίης], ἐν τού-
τῳ ἐκ μὲν τοῦ οὐρανοῦ κεραυνοὶ αὐτοῖσι ἐνέπιπτον, ἀπὸ δὲ
τοῦ Παρνησσοῦ ἀπορραγεῖσαι δύο κορυφαὶ ἐφέροντο πολλῷ
πατάγῳ ἐς αὐτοὺς καὶ κατέλαβον συχνούς σφεων, ἐκ δὲ τοῦ
ἱροῦ τῆς Προνηίης βοή τε καὶ ἀλαλαγμὸς ἐγίνετο. συμμι- 38
γέντων δὲ τούτων πάντων φόβος τοῖσι βαρβάροισι ἐνεπε-
πτώκεε. μαθόντες δὲ οἱ Δελφοὶ φεύγοντάς σφεας, ἐπικατα-
βάντες ἀπέκτειναν πλῆθός τι αὐτῶν. οἱ δὲ περιεόντες ἰθὺ
Βοιωτῶν ἔφευγον. ἔλεγον δὲ οἱ ἀπονοστήσαντες οὗτοι τῶν
βαρβάρων, ὡς ἐγὼ πυνθάνομαι, ὡς πρὸς τούτοισι καὶ ἄλλα
ὥρων θεῖα· δύο γὰρ ὁπλίτας μέζονας ἢ κατὰ ἀνθρώπων
φύσιν ἐόντας ἕπεσθαί σφι κτείνοντας καὶ διώκοντας. τού- 39
τους δὲ τοὺς δύο Δελφοὶ λέγουσι εἶναι ἐπιχωρίους ἥρωας,
Φύλακόν τε καὶ Αὐτόνοον, τῶν τὰ τεμένεά ἐστι περὶ τὸ ἱρόν,
Φυλάκου μὲν παρ' αὐτὴν τὴν ὁδὸν κατύπερθε τοῦ ἱροῦ τῆς
Προνηίης, Αὐτονόου δὲ πέλας τῆς Κασταλίης ὑπὸ τῇ Ὑαμ-
πείῃ κορυφῇ. οἱ δὲ πεσόντες ἀπὸ τοῦ Παρνησσοῦ λίθοι 2
ἔτι καὶ ἐς ἡμέας ἦσαν σόοι, ἐν τῷ τεμένεϊ τῆς Προνηίης
Ἀθηναίης κείμενοι, ἐς τὸ ἐνέσκηψαν διὰ τῶν βαρβάρων
φερόμενοι. τούτων μέν νυν τῶν ἀνδρῶν αὕτη ἀπὸ τοῦ ἱροῦ
ἀπαλλαγὴ γίνεται.

Ὁ δὲ Ἑλλήνων ναυτικὸς στρατὸς ἀπὸ τοῦ Ἀρτεμισίου 40
Ἀθηναίων δεηθέντων ἐς Σαλαμῖνα κατίσχει τὰς νέας. τῶνδε
δὲ εἵνεκα προσεδεήθησαν αὐτῶν σχεῖν πρὸς Σαλαμῖνα
Ἀθηναῖοι, ἵνα αὐτοὶ παῖδάς τε καὶ γυναῖκας ὑπεξαγάγωνται
ἐκ τῆς Ἀττικῆς, πρὸς δὲ καὶ βουλεύσωνται τὸ ποιητέον
αὐτοῖσι ἔσται. ἐπὶ γὰρ τοῖσι κατήκουσι πρήγμασι βουλὴν

1 Προνηίης R: -ναίης A B C P: -νοίης S V (it. 5, 16, 18) Ἀθηναίης om. A[1] 3 Παρνησοῦ A B C ἀπορραγῆσαι A B 4 κατέβαλον Reiske 5 βοή] νηοῦ βοή R S V ἐγένετο (?) C[1] 8 ἀπέκτεινον P[1] τι] τε R S V εὐθὺ A B C P 12 ἐόντας Koen: ἔχοντας L. 17 Παρνησοῦ A B C 18 σῶοι C P S V 19 an [Ἀθηναίης]? ἀνέσκηψαν B: ἐνεσκήψαντο R S V 23 κατασχεῖν R S V νῆας R S V τῶν R S 24 δὲ om. V 25 αὐτοὶ Ἀθηναῖοι ἵνα R V: αὐτοὶ om. S 26 βουλεύσονται R

2 ἔμελλον ποιήσεσθαι ὡς ἐψευσμένοι γνώμης. δοκέοντες γὰρ
εὑρήσειν Πελοποννησίους πανδημεὶ ἐν τῇ Βοιωτίῃ ὑπο-
κατημένους τὸν βάρβαρον, τῶν μὲν εὗρον οὐδὲν ἐόν, οἱ δὲ
ἐπυνθάνοντο τὸν Ἰσθμὸν αὐτοὺς τειχέοντας, τὴν Πελοπόν-
νησον περὶ πλείστου τε ποιεομένους περιεῖναι καὶ ταύτην
ἔχοντας ἐν φυλακῇ, τὰ ἄλλα δὲ ἀπιέναι. ταῦτα πυνθανόμενοι
οὕτω δὴ προσεδεήθησάν σφεων σχεῖν πρὸς τὴν Σαλαμῖνα.
41 οἱ μὲν δὴ ἄλλοι κατέσχον ἐς τὴν Σαλαμῖνα, Ἀθηναῖοι δὲ
ἐς τὴν ἑωυτῶν. μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήσαντο,
Ἀθηναίων τῇ τις δύναται σῴζειν τέκνα τε καὶ τοὺς οἰκέτας.
ἐνθαῦτα οἱ μὲν πλεῖστοι ἐς Τροιζῆνα ἀπέστειλαν, οἱ δὲ ἐς
2 Αἴγιναν, οἱ δὲ ἐς Σαλαμῖνα. ἔσπευσαν δὲ ταῦτα ὑπεκθέσθαι
τῷ χρηστηρίῳ τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε
εἵνεκα οὐκ ἥκιστα· λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα
τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ. λέγουσί τε ταῦτα
καὶ δὴ καὶ ὡς ἐόντι ἐπιμήνια ἐπιτελέουσι προτιθέντες· τὰ
3 δ' ἐπιμήνια μελιτόεσσά ἐστι. αὕτη δ' ἡ μελιτόεσσα ἐν τῷ
πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος. σημη-
νάσης δὲ ταῦτα τῆς ἱερείης μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ
προθυμότερον ἐξέλιπον τὴν πόλιν ὡς καὶ τῆς θεοῦ ἀπολε-
λοιπυίης τὴν ἀκρόπολιν. ὡς δέ σφι πάντα ὑπεξέκειτο,
42 ἔπλεον ἐς τὸ στρατόπεδον. ἐπεὶ δὲ οἱ ἀπ' Ἀρτεμισίου ἐς
Σαλαμῖνα κατέσχον τὰς νέας, συνέρρεε καὶ ὁ λοιπὸς πυνθα-
νόμενος ὁ τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροιζῆνος·
ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέ-
γεσθαι. συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἢ ἐπ'

1 ποιήσασθαι A B C 2 πανδημὶ A B 4 ἐς τὴν P : εἰς τὴν C : καὶ τὴν R S V 5 ποιευμένους C P τε καὶ R S V 6 ἔχοντες R S V τἄλλα R V ταῦτα δὴ πυνθ. οὕτω P R S V 10 τὰ τέκνα R S V 11 Τροίζην. L (it. infra) 13 τε om. C ὑπηρετεῖν R S V 14 εἵνεκεν R V σφι R S V 15 ἐνδιαιτέεσθαι R S V τε] δὲ A B C 16 alt. καὶ om. A B C P 17 ἐστι μελιτ. R S V δ'] δὴ Stein 18 πρόσθεν L ἐναισιμ. R V 19 τῆς om. R ἱρείης P R S V 20 πρότερον A B C ἐξέλειπον A B ἀπολελοιποίης A B : -πίης C 21 ὑπεξέκειτο πάντα R S V 22 -πλω- P R S V alt. ἐς] εἰς R V 23 νῆας R S V 25 τῶν R V εἴρητο R S V 26 νῆες R S V

Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων. ναύαρχος 2
μέν νυν ἐπῆν ὠυτὸς ὅς περ ἐπ' Ἀρτεμισίῳ, Εὐρυβιάδης ὁ Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης, οὐ μέντοι γένεός γε τοῦ βασιληίου ἐών· νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι. ἐστρατεύοντο δὲ οἵδε· ἐκ 43
μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι, Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι τὸ καὶ ἐπ' Ἀρτεμισίῳ· Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας, Ἐπιδαύριοι δὲ δέκα, Τροιζήνιοι δὲ πέντε, Ἑρμιονέες δὲ τρεῖς, ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος, ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες. οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες, ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες. οὗτοι μέν νυν Πελοποννησίων 44
ἐστρατεύοντο, οἵδε δὲ ἐκ τῆς ἔξω ἠπείρου, Ἀθηναῖοι μὲν πρὸς πάντας τοὺς ἄλλους παρεχόμενοι νέας ὀγδώκοντα καὶ ἑκατόν, μοῦνοι· ἐν Σαλαμῖνι γὰρ οὐ συνεναυμάχησαν Πλαταιέες Ἀθηναίοισι διὰ τοιόνδε τι πρῆγμα· ἀπαλλασσομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμισίου, ὡς ἐγίνοντο κατὰ Χαλκίδα, οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων. οὗτοι μέν νυν τούτους σῴζοντες ἐλείφθησαν. Ἀθηναῖοι δὲ 2
ἐπὶ μὲν Πελασγῶν ἐχόντων τὴν νῦν Ἑλλάδα καλεομένην ἦσαν Πελασγοί, ὀνομαζόμενοι Κραναοί, ἐπὶ δὲ Κέκροπος βασιλέος ἐπεκλήθησαν Κεκροπίδαι, ἐκδεξαμένου δὲ Ἐρεχθέος τὴν ἀρχὴν Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχεω γενομένου Ἀθηναίοισι ἐκλήθησαν ἀπὸ τούτου Ἴωνες. Μεγαρέες δὲ τὠυτὸ πλήρωμα παρείχοντο τὸ καὶ 45

2 ὅπερ C 3 ὁ om. CS γε om. ABCP 4 νῆας RSV 5 πλω- RSV 6 νῆας RSV 7 alt. τὸ] ὃ ABCP 8 παρέσχοντο νῆας RSV 9 Ἑρμιόνες B δὲ om. RV 11 Μακεδονικὸν S 13 Ἡρακλέους RSV 15 οἵδε Schweighaeuser: οἱ L 16 νῆας RSV 18 τι om. ABC 20 πτερίην RSV 21 κομιδὴν RSV 24 οὐνομ. RSV 25 ἐκλήθησαν ABCP Ἐρεχθέως RV 26 Ἴωνες R 28 παρείχοντο τὸ PR: παρεῖχον τὸ ABC: παρείχοντο SV

ἐπ᾽ Ἀρτεμισίῳ, Ἀμπρακιῶται δὲ ἑπτὰ νέας ἔχοντες ἐπεβοή-
θησαν, Λευκάδιοι δὲ τρεῖς, ἔθνος ἐόντες οὗτοι Δωρικὸν ἀπὸ
46 Κορίνθου. νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο.
ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες, ἀλλὰ τῇσι μὲν
τὴν ἑωυτῶν ἐφύλασσον, τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι
ἐν Σαλαμῖνι ἐναυμάχησαν. Αἰγινῆται δέ εἰσι Δωριέες ἀπὸ
2 Ἐπιδαύρου· τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη. μετὰ
δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπ᾽ Ἀρτεμισίῳ εἴκοσι παρεχό-
μενοι καὶ Ἐρετριέες τὰς ἑπτά· οὗτοι δὲ Ἴωνές εἰσι. μετὰ
δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι, ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ
3 Ἀθηνέων. Νάξιοι δὲ παρείχοντο τέσσερας, ἀποπεμφθέντες
μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων, κατά περ ὧλλοι
νησιῶται, ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς
Ἕλληνας Δημοκρίτου σπεύσαντος, ἀνδρὸς τῶν ἀστῶν δοκίμου
καὶ τότε τριηραρχέοντος· Νάξιοι δέ εἰσι Ἴωνες ἀπὸ Ἀθηνέων
4 γεγονότες. Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τὰς καὶ
ἐπ᾽ Ἀρτεμισίῳ, Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον, ἐόντες
συναμφότεροι οὗτοι Δρύοπες. καὶ Σερίφιοί τε καὶ Σίφνιοι
καὶ Μήλιοι ἐστρατεύοντο· οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι
47 νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ. οὗτοι μὲν ἅπαντες
ἐντὸς οἰκημένοι Θεσπρωτῶν καὶ Ἀχέροντος ποταμοῦ ἐστρα-
τεύοντο· Θεσπρωτοὶ γάρ εἰσι ὁμουρέοντες Ἀμπρακιώτῃσι
καὶ Λευκαδίοισι, οἳ ἐξ ἐσχατέων χωρέων ἐστρατεύοντο. τῶν
δὲ ἐκτὸς τούτων οἰκημένων Κροτωνιῆται μοῦνοι ἦσαν οἳ
ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ μιῇ νηί, τῆς ἦρχε ἀνὴρ
τρὶς πυθιονίκης Φάϋλλος· Κροτωνιῆται δὲ γένος εἰσὶ Ἀχαιοί.

1 νῆας RSV ἐπεβωήθησαν R : ἐπεβώθησαν SV 2 οὗτοι om. B 3 τριήκοντα om. C 4 μέν νυν P[1] RSV νῆες RSV 5 πλω- RSV 10 Κεῖοι ABCP : Κῖοι RSV ἐὸν om. RSV 11 Ἀθηνέων P : -ναίων rell. τέσσαρας CPV 12 πολιτέων R οἱ ἄλλοι ABCP 13 ἀπίκοντο PRSV 14 πλεύσαντος RSV 15 Ἀθηναίων L 16 νῆας RSV καὶ] περ ABCP 17 Κίνθιοι B : Κύνθιοι rell. 18 συναμφότερον C Σίφνιοί τε RV 20 πάντες RSV 22 εἰσι οἱ RSV 23 οἳ om. RSV 25 ὀβώθησαν R : ἐβόθησαν V νηὶ μιῇ PRSV 26 πυθιόνικος RSV Φάϋλος SV

οἱ μέν νυν ἄλλοι τριήρεας παρεχόμενοι ἐστρατεύοντο, Μήλιοι 48
δὲ καὶ Σίφνιοι καὶ Σερίφιοι πεντηκοντέρους. Μήλιοι μέν,
γένος ἐόντες ἀπὸ Λακεδαίμονος, δύο παρείχοντο, Σίφνιοι δὲ
καὶ Σερίφιοι, Ἴωνες ἐόντες ἀπ' Ἀθηνέων, μίαν ἑκάτεροι.
ἀριθμὸς δὲ ἐγένετο ὁ πᾶς τῶν νεῶν, πάρεξ τῶν πεντηκοντέρων,
τριηκόσιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ.

Ὡς δὲ ἐς τὴν Σαλαμῖνα συνῆλθον οἱ στρατηγοὶ ἀπὸ τῶν 49
εἰρημένων πολίων, ἐβουλεύοντο, προθέντος Εὐρυβιάδεω
γνώμην ἀποφαίνεσθαι τὸν βουλόμενον, ὅκου δοκέοι ἐπιτη-
δεότατον εἶναι ναυμαχίην ποιέεσθαι τῶν αὐτοὶ χωρέων
ἐγκρατέες εἰσί· ἡ γὰρ Ἀττικὴ ἀπεῖτο ἤδη, τῶν δὲ λοιπέων
πέρι προετίθεε. αἱ γνῶμαι δὲ τῶν λεγόντων αἱ πλεῖσται 2
συνεξέπιπτον πρὸς τὸν Ἰσθμὸν πλώσαντας ναυμαχέειν πρὸ
τῆς Πελοποννήσου, ἐπιλέγοντες τὸν λόγον τόνδε, ὡς εἰ
νικηθέωσι τῇ ναυμαχίῃ, ἐν Σαλαμῖνι μὲν ἐόντες πολιορκή-
σονται ἐν νήσῳ, ἵνα σφι τιμωρίη οὐδεμία ἐπιφανήσεται,
πρὸς δὲ τῷ Ἰσθμῷ ἐς τοὺς ἑωυτῶν ἐξοίσονται. ταῦτα τῶν 50
ἀπὸ Πελοποννήσου στρατηγῶν ἐπιλεγομένων ἐληλύθεε ἀνὴρ
Ἀθηναῖος ἀγγέλλων ἥκειν τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν
καὶ πᾶσαν αὐτὴν πυρπολέεσθαι. ὁ γὰρ διὰ Βοιωτῶν τραπό- 2
μενος στρατὸς ἅμα Ξέρξῃ, ἐμπρήσας Θεσπιέων τὴν πόλιν
αὐτῶν ἐκλελοιπότων ἐς Πελοπόννησον καὶ τὴν Πλαταιέων
ὡσαύτως, ἧκέ τε ἐς τὰς Ἀθήνας καὶ πάντα ἐκεῖνα ἐδηίου.
ἐνέπρησε δὲ Θέσπειάν τε καὶ Πλάταιαν πυθόμενος Θηβαίων
ὅτι οὐκ ἐμήδιζον. ἀπὸ δὲ τῆς διαβάσιος τοῦ Ἑλλησπόντου, 51
ἔνθεν πορεύεσθαι ἤρξαντο οἱ βάρβαροι, ἕνα αὐτοῦ διατρί-

1 μὲν (νυν supra) A: μὲν RSV παρέχοντες RSV 3 γένος ἐόντες] γεγονότες ABC 4 Ἀθηνῶν Eust. Dion. 525: Ἀθηναίων L 5 νηῶν RSV 6 ὀκτὼ καὶ πεντήκοντα καὶ τριηκόσιαι RSV 7 ⟨οἱ⟩ ἀπὸ Herwerden 10 ποιήσεσθαι RSV (ποή-) χώρων RSV 11 ἀφεῖτο L (-ται P) λοιπῶν RSV 12 πέρι om. RSV δὴ S 14 τόνδε] τοῦτον RSV εἰ] ἢν PRSV 15 μενέοντες RSV 16 οὐδεμίη L φανήσεται P[1] RSV 18 ἐληλύθεε Werfer: ἐλήλυθε(ν) L 19 ἀγγέλων R[1] V[1] 22 αὐτῶν] ἐκ τῶν RSV τὴν] τῶν RSV 23 τε om. C 24 δὲ Θέσπειάν τε] Θέσπιαν RSV

ψαντες μῆνα, ἐν τῷ διέβαινον ἐς τὴν Εὐρώπην, ἐν τρισὶ
ἑτέροισι μησὶ ἐγένοντο ἐν τῇ Ἀττικῇ, Καλλιάδεω ἄρχοντος
2 Ἀθηναίοισι. καὶ αἱρέουσι ἔρημον τὸ ἄστυ καί τινας ὀλίγους
εὑρίσκουσι τῶν Ἀθηναίων ἐν τῷ ἱρῷ ἐόντας, ταμίας τε τοῦ
ἱροῦ καὶ πένητας ἀνθρώπους, οἳ φραξάμενοι τὴν ἀκρόπολιν
θύρῃσί τε καὶ ξύλοισι ἠμύνοντο τοὺς ἐπιόντας, ἅμα μὲν ὑπ'
ἀσθενείης βίου οὐκ ἐκχωρήσαντες ἐς Σαλαμῖνα, πρὸς δὲ καὶ
αὐτοὶ δοκέοντες ἐξευρηκέναι τὸ μαντήιον τὸ ἡ Πυθίη σφι
ἔχρησε, τὸ ξύλινον τεῖχος ἀνάλωτον ἔσεσθαι· αὐτὸ δὴ τοῦτο
εἶναι τὸ κρησφύγετον κατὰ τὸ μαντήιον καὶ οὐ τὰς νέας.
52 οἱ δὲ Πέρσαι ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆς ἀκροπόλιος
ὄχθον, τὸν Ἀθηναῖοι καλέουσι Ἀρήιον πάγον, ἐπολιόρκεον
τρόπον τοιόνδε· ὅκως στυππεῖον περὶ τοὺς ὀϊστοὺς περι-
θέντες ἅψειαν, ἐτόξευον ἐς τὸ φράγμα. ἐνθαῦτα Ἀθηναίων
οἱ πολιορκεόμενοι ὅμως ἠμύνοντο, καίπερ ἐς τὸ ἔσχατον
2 κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματος προδεδωκότος. οὐδὲ
λόγους τῶν Πεισιστρατιδέων προσφερόντων περὶ ὁμολογίης
ἐνεδέκοντο, ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ
καὶ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους
ἀπίεσαν, ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίῃσι ἐνέχεσθαι
53 οὐ δυνάμενόν σφεας ἑλεῖν. χρόνῳ δ' ἐκ τῶν ἀπόρων ἐφάνη
δή τις ἔσοδος τοῖσι βαρβάροισι· ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον
πᾶσαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέσθαι ὑπὸ Πέρσῃσι.
ἔμπροσθε ὦν τῆς ἀκροπόλιος, ὄπισθε δὲ τῶν πυλέων καὶ
τῆς ἀνόδου, τῇ δὴ οὔτε τις ἐφύλασσε οὔτ' ἂν ἤλπισε μή
κοτέ τις κατὰ ταῦτα ἀναβαίη ἀνθρώπων, ταύτῃ ἀνέβησάν
τινες κατὰ τὸ ἱρὸν τῆς Κέκροπος θυγατρὸς Ἀγλαύρου, καί-

1 μῆνα ante διατρίψαντες S : om. R V 2 μήνεσιν R S V 5 ἱεροῦ A 7 καὶ om. A B C P 9 καὶ αὐτὸ S 10 εἶναι] ἔσεσθαι (εἶ- S V) καὶ R S V καὶ . . . καταντίον om. R νῆας S V 12 ἐπολιορκέοντο R V 13 στυπειον C P : στυππίον S V 15 πολιορκευόμενοι C 16 προσδεδ. R S V 18 ἀνεμηχανέοντο R S V P (ἀντ-) 19 ὅλοι τροχους R S V : ολυτρόχους B 20 Ξέρξεα P R S V 22 ἔξοδος Gomperz 23 ἐν] ἐπὶ R S V 24 ἔμπροσθεν R V ὦν πρὸ τῆς A B C P 25 οὔτε] οὐκοτέ S 27 καίτοι περ A B C P

περ ἀποκρήμνου ἐόντος τοῦ χώρου. ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι [ἐπὶ τὴν ἀκρόπολιν], οἱ μὲν ἐρρίπτεον ἑωυτοὺς κατὰ τοῦ τείχεος κάτω καὶ διεφθείροντο, οἱ δὲ ἐς τὸ μέγαρον κατέφευγον. τῶν δὲ Περσέων οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας, ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἐφόνευον· ἐπεὶ δέ σφι πάντες κατέστρωντο, τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν ἀκρόπολιν. σχὼν δὲ παντελέως τὰς Ἀθήνας Ξέρξης ἀπέ- 54
πεμψε ἐς Σοῦσα ἄγγελον ἱππέα Ἀρταβάνῳ ἀγγελέοντα τὴν παρεοῦσάν σφι εὐπρηξίην. ἀπὸ δὲ τῆς πέμψιος τοῦ κήρυκος δευτέρῃ ἡμέρῃ συγκαλέσας Ἀθηναίων τοὺς φυγάδας, ἑωυτῷ δὲ ἑπομένους, ἐκέλευε τρόπῳ τῷ σφετέρῳ θῦσαι τὰ ἱρὰ ἀναβάντας ἐς τὴν ἀκρόπολιν, εἴτε δὴ ὦν ὄψιν τινὰ ἰδὼν ἐνυπνίου ἐνετέλλετο ταῦτα, εἴτε καὶ ἐνθύμιόν οἱ ἐγένετο ἐμπρήσαντι τὸ ἱρόν. οἱ δὲ φυγάδες τῶν Ἀθηναίων ἐποίησαν τὰ ἐντεταλμένα. τοῦ δὲ εἵνεκεν τούτων ἐπεμνήσθην, φράσω. ἔστι 55
ἐν τῇ ἀκροπόλι ταύτῃ Ἐρεχθέος τοῦ γηγενέος λεγομένου εἶναι νηός, ἐν τῷ ἐλαίη τε καὶ θάλασσα ἔνι, τὰ λόγος παρὰ Ἀθηναίων Ποσειδέωνά τε καὶ Ἀθηναίην ἐρίσαντας περὶ τῆς χώρης μαρτύρια θέσθαι. ταύτην ὦν τὴν ἐλαίην ἅμα τῷ ἄλλῳ ἱρῷ κατέλαβε ἐμπρησθῆναι ὑπὸ τῶν βαρβάρων· δευτέρῃ δὲ ἡμέρῃ ἀπὸ τῆς ἐμπρήσιος Ἀθηναίων οἱ θύειν ὑπὸ βασιλέος κελευόμενοι ὡς ἀνέβησαν ἐς τὸ ἱρόν, ὥρων βλαστὸν ἐκ τοῦ στελέχεος ὅσον τε πηχυαῖον ἀναδεδραμηκότα. οὗτοι μέν νυν ταῦτα ἔφρασαν.

Οἱ δὲ ἐν Σαλαμῖνι Ἕλληνες, ὥς σφι ἐξαγγέλθη ὡς ἔσχε 56
τὰ περὶ τὴν Ἀθηνέων ἀκρόπολιν, ἐς τοσοῦτον θόρυβον ἀπίκοντο ὥστε ἔνιοι τῶν στρατηγῶν οὐδὲ κυρωθῆναι ἔμενον

2 ἐπὶ (ἐς R S V) τὴν ἀκρόπολιν del. Cobet 3 ἔριπτον ἑ. ἀπὸ τοῦ C 6 οἰκέτας R S V 7 πᾶσαν om. R S V 8 ἔχων R S V παντελῶς C R S V 10 εὐπραξίην A B: εὐταξίην C 14 ἐμπρήσαντα A^{1} C: -σοντα B 17 ἀκροπόλει C R 18 παρὰ] ὑπὸ R S V 23 εἰς R V ἱ+ρόν A 25 νυν] ὦν R S V 26 ἐξηγγέλθη A B C P 27 τὰ om. A B C Ἀθηνέων Bekker: Ἀθηναίων L 28 ὡς A B C P

τὸ προκείμενον πρῆγμα, ἀλλ' ἔς τε τὰς νέας ἐσέπιπτον καὶ
ἱστία ἀείροντο ὡς ἀποθευσόμενοι· τοῖσί τε ὑπολειπομένοισι
αὐτῶν ἐκυρώθη πρὸ τοῦ Ἰσθμοῦ ναυμαχέειν. νύξ τε ἐγίνετο
καὶ οἱ διαλυθέντες ἐκ τοῦ συνεδρίου ἐσέβαινον ἐς τὰς νέας.
57 ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο
Μνησίφιλος ἀνὴρ Ἀθηναῖος ὅ τι σφι εἴη βεβουλευμένον.
πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς
νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμα-
2 χέειν, εἶπε· Οὔ τοι ἄρα, ἢν ἀπάρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος,
οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλις
ἕκαστοι τρέψονται, καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν
δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδα-
σθῆναι τὴν στρατιήν· ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι.
ἀλλ' εἴ τις ἔστι μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβου-
λευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβου-
58 λεύσασθαι ὥστε αὐτοῦ μένειν. κάρτα τε τῷ Θεμιστοκλέϊ
ἤρεσε ἡ ὑποθήκη καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ
τὴν νέα τὴν Εὐρυβιάδεω. ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ
κοινόν τι πρῆγμα συμμεῖξαι. ὁ δ' αὐτὸν ἐς τὴν νέα ἐκέλευε
2 ἐσβάντα λέγειν, εἴ τι θέλοι. ἐνθαῦτα ὁ Θεμιστοκλέης παριζό-
μενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου,
ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα πολλὰ προστιθείς, ἐς ὃ ἀνέγνωσε
χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς
59 ἐς τὸ συνέδριον. ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν ἢ τὸν
Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς

1 νῆας RSV 3 αὐτέων RSV ἐγένετο RSV 4 νῆας RSV 5 νῆα RSV 6 σφισιν C 8 νῆας RSV 9 οὔ τοι Bekker: οὗτοι RSV: οὔτ' ABCP: οὐκ Plut. mor. 869 ἀπαίρωσι L Plut. νῆας RSV 10 οὐδὲ περὶ μιῆς Plut.: περὶ δὲ οὐδὲ μιῆς R: περὶ οὐδὲ μιῆς rell. πόλεις C: πόλιας PRSV 12 οὐ μὴ ABC σκεδασθῆναι SV 15 -βιάδεα RSV μεταβαλέσθαι RSV 16 μενέειν CPRSV δὲ ABCP τῷ om. RSV 18 νῆα RSV θέλειν PRSV 19 συμμιξαι L νῆα ἐμβάντα ἐκέλευε RSV 20 θέλει ABCP ὁ om. RSV παρεζόμενός ABCP 21 γε οἱ RSV καταλέγειν R[V] κεινά RSV 23 νηὸς ἐκβῆναι τὸν Εὐρυβιάδεα RSV 24 ἄρα om. RSV 25 -βιάδεα RSV προσθεῖναι A[1]B εἵνεκεν R

στρατηγούς, πολλὸς ἦν ὁ Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα
κάρτα δεόμενος. λέγοντος δὲ αὐτοῦ ὁ Κορίνθιος στρατηγὸς
Ἀδείμαντος ὁ Ὠκύτου εἶπε· Ὦ Θεμιστόκλεες, ἐν τοῖσι
ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται. ὁ δὲ ἀπολυόμενος
ἔφη· Οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται. τότε 60
μὲν ἠπίως [πρὸς] τὸν Κορίνθιον ἀμείψατο, πρὸς δὲ τὸν
Εὐρυβιάδην ἔλεγε ἐκείνων μὲν οὐκέτι οὐδὲν τῶν πρότερον
λεχθέντων, ὡς ἐπεὰν ἀπάρωσι ἀπὸ Σαλαμῖνος διαδρήσονται·
παρεόντων γὰρ τῶν συμμάχων οὐκ ἔφερέ οἱ κόσμον οὐδένα
κατηγορέειν· ὁ δὲ ἄλλου λόγου εἴχετο, λέγων τάδε· Ἐν σοὶ α
νῦν ἐστι σῶσαι τὴν Ἑλλάδα, ἢν ἐμοὶ πείθῃ ναυμαχίην αὐτοῦ
μένων ποιέεσθαι μηδὲ πειθόμενος τούτων τοῖσι λόγοισι
ἀναζεύξῃς πρὸς τὸν Ἰσθμὸν τὰς νέας. ἀντίθες γὰρ ἑκάτερον
ἀκούσας. πρὸς μὲν τῷ Ἰσθμῷ συμβάλλων ἐν πελάγεϊ
ἀναπεπταμένῳ ναυμαχήσεις, [ἐς] τὸ ἥκιστα ἡμῖν σύμφορόν
ἐστι νέας ἔχουσι βαρυτέρας καὶ ἀριθμὸν ἐλάσσονας· τοῦτο
δὲ ἀπολέεις Σαλαμῖνά τε καὶ Μέγαρα καὶ Αἴγιναν, ἤν περ
καὶ τὰ ἄλλα εὐτυχήσωμεν. ἅμα δὲ τῷ ναυτικῷ αὐτῶν
ἕψεται καὶ ὁ πεζὸς στρατός, καὶ οὕτω σφέας αὐτὸς ἄξεις
ἐπὶ τὴν Πελοπόννησον, κινδυνεύσεις τε ἁπάσῃ τῇ Ἑλλάδι.
ἢν δὲ τὰ ἐγὼ λέγω ποιήσῃς, τοσάδε ἐν αὐτοῖσι χρηστὰ β
εὑρήσεις· πρῶτα μὲν ἐν στεινῷ συμβάλλοντες νηυσὶ ὀλίγῃσι
πρὸς πολλάς, ἢν τὰ οἰκότα ἐκ τοῦ πολέμου ἐκβαίνῃ, πολλὸν
κρατήσομεν· τὸ γὰρ ἐν στεινῷ ναυμαχέειν πρὸς ἡμέων ἐστί,
ἐν εὐρυχωρίῃ δὲ πρὸς ἐκείνων. αὖτις δὲ Σαλαμὶς περι-
γίνεται, ἐς τὴν ἡμῖν ὑπέκκειται τέκνα τε καὶ γυναῖκες. καὶ

1 πολὺς L 3 ὁ et ὦ om. RSV -κλεις RSV 5 γε om. RSV στεφανεῦνται RSV 6 πρὸς del. Krueger ἠμείψατο RSV 7 -βιάδεα RSV ἔτι ABCP 8 ἀπαίρωσι(ν) L 10 ὁ δὲ] οὐδὲ R 12 μένων om. RSV λόγοισι Krueger : λέγουσι(ν) L 13 νῆας RSV 14 συμβαλὼν RSV 15 ἀναπεπταμένων R ἐς del. Krueger ὃ L 16 νῆας RSV ἐλάσσονα ABC 17 περ τἆλλα RSV 18 δὲ Stein : γὰρ L 19 αὐτοὺς RSV 21 ποιῇς ABC 22 συμβαλλόντες C : συμβαλόντες RSV 23 ἐοικότα ABC 25 αὖθις Σαλαμὶς RSV 26 ἡμῖν νῦν ἔγκειται RSV γυναῖκας B[1]C

μὲν καὶ τόδε ἐν αὐτοῖσι ἔνεστι, τοῦ καὶ περιέχεσθε μάλιστα· ὁμοίως αὐτοῦ τε μένων προναυμαχήσεις Πελοποννήσου καὶ πρὸς τῷ Ἰσθμῷ, οὐδέ σφεας, εἴ περ εὖ φρονέεις, ἄξεις ἐπὶ

γ τὴν Πελοπόννησον. ἢν δέ γε [καὶ] τὰ ἐγὼ ἐλπίζω γένηται καὶ νικήσωμεν τῇσι νηυσί, οὔτε ὑμῖν ἐς τὸν Ἰσθμὸν παρέσονται οἱ βάρβαροι οὔτε προβήσονται ἑκαστέρω τῆς Ἀττικῆς, ἀπίασί τε οὐδενὶ κόσμῳ, Μεγάροισί τε κερδανέομεν περιεοῦσι καὶ Αἰγίνῃ καὶ Σαλαμῖνι, ἐν τῇ ἡμῖν καὶ λόγιόν ἐστι τῶν ἐχθρῶν κατύπερθε γενέσθαι. οἰκότα μέν νυν βουλευομένοισι ἀνθρώποισι ὡς τὸ ἐπίπαν ἐθέλει γίνεσθαι· μὴ δὲ οἰκότα βουλευομένοισι οὐκ ἐθέλει οὐδὲ ὁ θεὸς προσχωρέειν πρὸς

61 τὰς ἀνθρωπηίας γνώμας. ταῦτα λέγοντος Θεμιστοκλέος αὖτις ὁ Κορίνθιος Ἀδείμαντος ἐπεφέρετο, σιγᾶν τε κελεύων τῷ μή ἐστι πατρὶς καὶ Εὐρυβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλι ἀνδρί· πόλιν γὰρ τὸν Θεμιστοκλέα παρεχόμενον ἐκέλευε οὕτω γνώμας συμβάλλεσθαι. ταῦτα δέ οἱ προέφερε, ὅτι

2 ἡλώκεσάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι. τότε δὴ ὁ Θεμιστοκλέης κεῖνόν τε καὶ τοὺς Κορινθίους πολλά τε καὶ κακὰ ἔλεγε, ἑωυτοῖσί τε ἐδήλου λόγῳ ὡς εἴη καὶ πόλις καὶ γῆ μέζων ἢ περ ἐκείνοισι, ἔστ' ἂν διηκόσιαι νέες σφι ἔωσι πεπληρωμέναι· οὐδαμοὺς γὰρ Ἑλλήνων αὐτοὺς ἐπιόντας

62 ἀποκρούσεσθαι. σημαίνων δὲ ταῦτα τῷ λόγῳ διέβαινε ἐς Εὐρυβιάδην, λέγων μᾶλλον ἐπεστραμμένα· Σὺ εἰ μενέεις αὐτοῦ καὶ μένων ἔσεαι ἀνὴρ ἀγαθός· εἰ δὲ μή, ἀνατρέψεις τὴν Ἑλλάδα· τὸ πᾶν γὰρ ἡμῖν τοῦ πολέμου φέρουσι αἱ νέες.

2 ἀλλ' ἐμοὶ πείθεο. εἰ δὲ ταῦτα μὴ ποιήσῃς, ἡμεῖς μὲν ὡς

1 μὴν A B C P   περιέχεσθαι B P R S V   2 γε conieci   προς ναυμ. R : προναυμαχέεις A B C   4 τὴν om. C   γε καὶ om. R S V   5 ἡμῖν R S V   6 ἑκατέρω(ι) A B C R S V   12 -κλέους C R S V   13 αὖθις R   14 -βιάδεα R S V   ἐὰν R S V   ἄπολει C : ἀπόλιδι R S V   15 ἐκέλευεν οὕτω E : οὕτω ἐκέλευε rell.   16 προεφέρετο A B C E   17 αἱ om. P R S V   δὲ R S V   18 ἐκεῖνόν C   καλὰ R S V   19 pr. καὶ om. E   20 μέζω R S V   νῆες R S V   21 οὐδαμῶς R S V   22 ἀποκρούεσθαι A C E P   τῷ λόγῳ om. E   23 -βιάδεα R S V   εἰ ⟨μὲν⟩ Werfer   25 αἱ om. R S V   νῆες R S V   26 ποιήσεις P

ἔχομεν ἀναλαβόντες τοὺς οἰκέτας κομιεύμεθα ἐς Σῖριν τὴν
ἐν Ἰταλίῃ, ἥ περ ἡμετέρη τέ ἐστι ἐκ παλαιοῦ ἔτι, καὶ τὰ
λόγιά λέγει ὑπ' ἡμέων αὐτὴν δεῖν κτισθῆναι· ὑμεῖς δὲ συμ-
μάχων τοιῶνδε μουνωθέντες μεμνήσεσθε τῶν ἐμῶν λόγων.
ταῦτα δὲ Θεμιστοκλέος λέγοντος ἀνεδιδάσκετο Εὐρυβιάδης· 63
δοκέειν δέ μοι, ἀρρωδήσας μάλιστα τοὺς Ἀθηναίους [ἀνεδι-
δάσκετο], μή σφεας ἀπολίπωσι, ἢν πρὸς τὸν Ἰσθμὸν ἀνάγῃ
τὰς νέας· ἀπολιπόντων γὰρ Ἀθηναίων οὐκέτι ἐγίνοντο
ἀξιόμαχοι οἱ λοιποί. ταύτην δὴ αἱρέεται τὴν γνώμην, αὐ-
τοῦ μένοντας διαναυμαχέειν. οὕτω μὲν οἱ περὶ Σαλαμῖνα 64
ἔπεσι ἀκροβολισάμενοι, ἐπείτε Εὐρυβιάδῃ ἔδοξε, αὐτοῦ παρε-
σκευάζοντο ὡς ναυμαχήσοντες. ἡμέρη τε ἐγίνετο καὶ ἅμα
τῷ ἡλίῳ ἀνιόντι σεισμὸς ἐγένετο ἔν τε τῇ γῇ καὶ τῇ
θαλάσσῃ. ἔδοξε δέ σφι εὔξασθαι τοῖσι θεοῖσι καὶ ἐπι- 2
καλέσασθαι τοὺς Αἰακίδας συμμάχους. ὡς δέ σφι ἔδοξε,
καὶ ἐποίευν ταῦτα· εὐξάμενοι γὰρ πᾶσι τοῖσι θεοῖσι
αὐτόθεν μὲν ἐκ Σαλαμῖνος Αἴαντά τε καὶ Τελαμῶνα
ἐπεκαλέοντο, ἐπὶ δὲ Αἰακὸν καὶ τοὺς ἄλλους Αἰακίδας νέα
ἀπέστελλον ἐς Αἴγιναν.

Ἔφη δὲ Δίκαιος ὁ Θεοκύδεος ἀνὴρ Ἀθηναῖος, φυγάς τε 65
καὶ παρὰ Μήδοισι λόγιμος γενόμενος, τοῦτον τὸν χρόνον,
ἐπείτε ἐκείρετο ἡ Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ
Ξέρξεω, ἐοῦσα ἔρημος Ἀθηναίων, τυχεῖν τότε ἐὼν ἅμα
Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ, ἰδεῖν δὲ
κονιορτὸν χωρέοντα ἀπ' Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ
τρισμυρίων, ἀποθωμάζειν τέ σφεας τὸν κονιορτὸν ὅτεών κοτε
εἴη ἀνθρώπων, καὶ πρόκατε φωνῆς ἀκούειν, καί οἱ φαίνεσθαι
τὴν φωνὴν εἶναι τὸν μυστικὸν ἴακχον. εἶναι δ' ἀδαήμονα 2

3 δέειν A B C P: δεῖ R S V 4 τοιούτων P 5 Εὐρυβ. . . . ἀνεδιδάσκετο (del. Cobet) om. R 7 ἀγάγῃ A B C P 8 νῆας R S V 9 δὴ S: δὲ rell. 10 οὗτοι R S V 13 ἐγίνετο B τε om. R S V 16 ἐποίεον R S V 17 μὲν om. R S V τε καὶ] τὸν R S: τῶν V Τελαμῶνος S V 18 νῆα S V: νῆας R 19 ἀπέστειλλον C[1] 22 alt. τοῦ om. C 25 κου A B C 26 ἀποθωυμάζοντέ σφεας V: -ζοντές σφεας R: -ζοντάς σφεας S σφεας om. B

τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον,
εἰρέσθαι τε αὐτὸν ὅ τι τὸ φθεγγόμενον εἴη τοῦτο. αὐτὸς
δὲ εἰπεῖν· Δημάρητε, οὐκ ἔστι ὅκως οὐ μέγα τι σίνος ἔσται
τῇ βασιλέος στρατιῇ. τάδε γὰρ ἀρίδηλα, ἐρήμου ἐούσης
τῆς Ἀττικῆς, ὅτι θεῖον τὸ φθεγγόμενον, ἀπ' Ἐλευσῖνος ἰὸν
3 ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι συμμάχοισι. καὶ ἢν
μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννησον, κίνδυνος αὐτῷ τε
βασιλέϊ καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ἠπείρῳ ἔσται, ἢν δὲ ἐπὶ
τὰς νέας τράπηται τὰς ἐν Σαλαμῖνι, τὸν ναυτικὸν στρατὸν
4 κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν. τὴν δὲ ὁρτὴν ταύτην
ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κόρῃ, καὶ
αὐτῶν τε ὁ βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται·
καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι.
πρὸς ταῦτα εἰπεῖν Δημάρητον· Σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν
5 λόγον τοῦτον εἴπῃς. ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ
ἔπεα ταῦτα, ἀποβαλέεις τὴν κεφαλήν, καί σε οὔτε ἐγὼ δυνή-
σομαι ῥύσασθαι οὔτ' ἄλλος ἀνθρώπων οὐδὲ εἷς. ἀλλ' ἔχ'
6 ἥσυχος, περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει. τὸν μὲν
δὴ ταῦτα παραινέειν, ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς
γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐπὶ Σαλαμῖνος ἐς
τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων. οὕτω δὴ αὐτοὺς μαθεῖν
ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι. ταῦτα
μὲν Δίκαιος ὁ Θεοκύδεος ἔλεγε, Δημαρήτου τε καὶ ἄλλων
μαρτύρων καταπτόμενος.

66 Οἱ δὲ ἐς τὸν Ξέρξεω ναυτικὸν στρατὸν ταχθέντες, ἐπειδὴ ἐκ Τρηχῖνος θεησάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβησαν ἐς τὴν Ἱστιαίην, ἐπισχόντες ἡμέρας τρεῖς ἔπλεον δι' Εὐρίπου,

1 ἱ + ρῶν A γενομένων C 2 τε om. RSV τοῦτο] τοιοῦτον RSV 3 εἶπε RSV 5 ἐὸν RSV 7 τε om. C 9 νῆας RSV 10 κινδυνεύσει R quoque ἀποβαλέειν RSV 11 τῇ δήμητρι RSV Κούρῃ ACP 13 ἰακχίζουσι P[1] (?) 15 ἀνενεχθῇ B 17 οὐδείς PRSV 19 δὴ om. ABC 20 ἐς] ἐπὶ ABCP 21 δὴ Stein : δὲ L 22 ἀπολέσθαι RSV 23 τε om. ABC τῶν ἄλλων RSV 24 καθαπτόμενος ABC 25 διταχθέντες (sic) C 27 ἔπλωον RSV

καὶ ἐν ἑτέρῃσι τρισὶ ἡμέρῃσι ἐγένοντο ἐν Φαλήρῳ. ὡς μὲν
ἐμοὶ δοκέειν, οὐκ ἐλάσσονες ἐόντες ἀριθμὸν ἐσέβαλον ἐς τὰς
Ἀθήνας κατά τε ἤπειρον καὶ τῇσι νηυσὶ [ἀπικόμενοι], ἢ
ἐπί τε Σηπιάδα ἀπίκοντο καὶ ἐς Θερμοπύλας. ἀντιθήσω γὰρ 2
τοῖσί τε ὑπὸ τοῦ χειμῶνος αὐτῶν ἀπολομένοισι καὶ τοῖσι ἐν
Θερμοπύλῃσι καὶ τῇσι ἐπ' Ἀρτεμισίῳ ναυμαχίῃσι τούσδε
τοὺς τότε οὔκω ἑπομένους βασιλέϊ, Μηλιέας καὶ Δωριέας καὶ
Λοκροὺς καὶ Βοιωτοὺς πανστρατιῇ ἑπομένους πλὴν Θεσπιέων
καὶ Πλαταιέων, καὶ μάλα Καρυστίους τε καὶ Ἀνδρίους καὶ
Τηνίους τε καὶ τοὺς λοιποὺς νησιώτας πάντας, πλὴν τῶν
πέντε πολίων τῶν ἐπεμνήσθην πρότερον τὰ οὐνόματα. ὅσῳ
γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος ὁ Πέρσης, τοσούτῳ
πλέω ἔθνεά οἱ εἵπετο. ἐπεὶ ὦν ἀπίκατο ἐς τὰς Ἀθήνας 67
πάντες οὗτοι πλὴν Παρίων (Πάριοι δὲ ὑπολειφθέντες ἐν
Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ ἀποβήσεται), οἱ δὲ
λοιποὶ ὡς ἀπίκοντο ἐς τὸ Φάληρον, ἐνθαῦτα κατέβη αὐτὸς
Ξέρξης ἐπὶ τὰς νέας, ἐθέλων σφι συμμεῖξαί τε καὶ πυθέσθαι
τῶν ἐπιπλεόντων τὰς γνώμας. ἐπεὶ δὲ ἀπικόμενος προΐζετο, 2
παρῆσαν μετάπεμπτοι οἱ τῶν ἐθνέων τῶν σφετέρων τύραννοι
καὶ ταξίαρχοι ἀπὸ τῶν νεῶν, καὶ ἵζοντο ὥς σφι βασιλεὺς
ἑκάστῳ τιμὴν ἐδεδώκεε, πρῶτος μὲν ὁ Σιδώνιος [βασιλεύς],
μετὰ δὲ ὁ Τύριος, ἐπὶ δὲ ὦλλοι. ὡς δὲ κόσμῳ ἐπεξῆς ἵζοντο,
πέμψας Ξέρξης Μαρδόνιον εἰρώτα ἀποπειρώμενος ἑκάστου
εἰ ναυμαχίην ποιέοιτο. ἐπεὶ δὲ περιιὼν εἰρώτα ὁ Μαρδόνιος 68
ἀρξάμενος ἀπὸ τοῦ Σιδωνίου, οἱ μὲν ἄλλοι κατὰ τὠυτὸ γνώμην
ἐξεφέροντο, κελεύοντες ναυμαχίην ποιέεσθαι, Ἀρτεμισίη δὲ
τάδε ἔφη· Εἰπεῖν μοι πρὸς βασιλέα, Μαρδόνιε, ὡς ἐγὼ τάδε α

2 δοκέει S ἐσέβαλλον C 3 ἀπικόμενοι om. RSV 4 ἐπεί CV 8 Βοιωτίους VR (Βι-) 9 τε καὶ Πλ. P 10 τε om. ABC 11 ἐπεμνήσθημεν ABC 12 προσέβαινεν RSV 13 εἵποντο P ἀπίκετο RV: ἀπικέατο P 15 ἢ RSV 16 τὸ] λοι R 17 νῆας RSV θέλων RSV συμμιξαί L 18 -πλω- RSV 20 ταξιάρχαι R νηῶν RSV 21 ἐδέδωκε RV (?) βασιλεύς del. Cobet 24 ποιοῖντο ABC 25 οἱ μὲν δὴ ὦλλοι RSV 26 ἐπεφέροντο AB[C] 27 μοι om. RSV

λέγω, οὔτε κακίστη γενομένη ἐν τῇσι ναυμαχίῃσι τῇσι πρὸς Εὐβοίῃ οὔτε ἐλάχιστα ἀποδεξαμένη. δέσποτα, τὴν δὲ ἐοῦσαν γνώμην με δίκαιόν ἐστι ἀποδείκνυσθαι, τὰ τυγχάνω φρονέουσα ἄριστα ἐς πρήγματα τὰ σά. καί τοι τάδε λέγω, φείδεο τῶν νεῶν μηδὲ ναυμαχίην ποιέο· οἱ γὰρ ἄνδρες τῶν σῶν ἀνδρῶν κρέσσονες τοσοῦτόν εἰσι κατὰ θάλασσαν ὅσον
2 ἄνδρες γυναικῶν. τί δὲ πάντως δεῖ σε ναυμαχίῃσι ἀνακινδυνεύειν; οὐκ ἔχεις μὲν τὰς Ἀθήνας, τῶν περ εἵνεκα ὁρμήθης στρατεύεσθαι, ἔχεις δὲ τὴν ἄλλην Ἑλλάδα; ἐμποδὼν δέ τοι ἵσταται οὐδείς· οἳ δέ τοι ἀντέστησαν, ἀπήλλαξαν οὕτω ὡς
β κείνους ἔπρεπε. τῇ δὲ ἐγὼ δοκέω ἀποβήσεσθαι τὰ τῶν ἀντιπολέμων πρήγματα, τοῦτο φράσω· ἢν μὲν μὴ ἐπειχθῇς ναυμαχίην ποιεύμενος, ἀλλὰ τὰς νέας αὐτοῦ ἔχῃς πρὸς γῇ μένων ἢ καὶ προβαίνων ἐς τὴν Πελοπόννησον, εὐπετέως τοι,
2 δέσποτα, χωρήσει τὰ νοέων ἐλήλυθας. οὐ γὰρ οἷοί τε πολλὸν χρόνον εἰσί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας διασκεδᾷς, κατὰ πόλις δὲ ἕκαστοι φεύξονται. οὔτε γὰρ σῖτος πάρα σφι ἐν τῇ νήσῳ ταύτῃ, ὡς ἐγὼ πυνθάνομαι, οὔτε αὐτοὺς οἰκός, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμιεῖν τοὺς ἐκεῖθεν αὐτῶν ἥκοντας, οὐδέ σφι μελήσει πρὸ
γ τῶν Ἀθηνέων ναυμαχέειν. ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς τὸν πεζὸν προσδηλήσηται. πρὸς δέ, ὦ βασιλεῦ, καὶ τόδε ἐς θυμὸν βαλεῦ, ὡς τοῖσι μὲν χρηστοῖσι τῶν ἀνθρώπων κακοὶ δοῦλοι φιλέουσι γίνεσθαι, τοῖσι δὲ κακοῖσι χρηστοί. σοὶ δὲ ἐόντι

1 κακίστην γενομένην A B C 2 ἀποδεξαμένη P : -μένην A B C : προσδεξαμένη R S V τήνδε S : τὴν [δὲ] Valckenaer 4 εἰς R 5 φείδεω R V νηῶν P R S V ποίεε R S V 6 τοσοῦτό A B C 7 δέει L 8 εἵνεκεν R V ὡρμ. C P R S V 10 δέ τοι] δ' ἔτι C : δέτι R ἀντιστάται R S V 11 ἐκείνους C P R S 13 ποιεόμενος R S V νῆας R S V 14 ἢ om. R V 16 ἔσονταί τοι Plut. mor. 869 17 πόλεις δὲ C : δὲ πόλις P : πόλιας δέ τοι R S V σφι Stein : σφίσι(ν) L 18 αὐτὸς R V 19 σὺ om. A[1] ἐλαύνεις C 20 ἀτρεμέειν P R S V μελήσειν Plut. 21 Ἀθηναίων C R S V Plut. ναυμαχῆσαι] -χέειν R S V 23 προσδηλήσεται A B : προδηλήσεται P : προδηλήσηται R S V 24 βάλευ R V : βαλέο A B : βάλεο C 25 φιλοῦσι A B C

ἀρίστῳ ἀνδρῶν πάντων κακοὶ δοῦλοι εἰσί, οἳ ἐν συμμάχων
λόγῳ λέγονται εἶναι, ἐόντες Αἰγύπτιοί τε καὶ Κύπριοι καὶ
Κίλικες καὶ Πάμφυλοι, τῶν ὄφελός ἐστι οὐδέν. ταῦτα 69
λεγούσης πρὸς Μαρδόνιον, ὅσοι μὲν ἦσαν εὔνοοι τῇ Ἀρτε-
μισίῃ, συμφορὴν ἐποιεῦντο τοὺς λόγους ὡς κακόν τι πεισο-
μένης πρὸς βασιλέος, ὅτι οὐκ ἔα ναυμαχίην ποιέεσθαι· οἳ δὲ
ἀγαιόμενοί τε καὶ φθονέοντες αὐτῇ, ἅτε ἐν πρώτοισι τετιμη-
μένης διὰ πάντων τῶν συμμάχων, ἐτέρποντο τῇ ἀνακρίσι ὡς
ἀπολεομένης αὐτῆς. ἐπεὶ δὲ ἀνηνείχθησαν αἱ γνῶμαι ἐς 2
Ξέρξην, κάρτα τε ἥσθη τῇ γνώμῃ τῇ Ἀρτεμισίης, καὶ
νομίζων ἔτι πρότερον σπουδαίην εἶναι τότε πολλῷ μᾶλλον
αἴνεε. ὅμως δὲ τοῖσι πλέοσι πείθεσθαι ἐκέλευε, τάδε
καταδόξας, πρὸς μὲν Εὐβοίῃ σφέας ἐθελοκακέειν ὡς οὐ
παρεόντος αὐτοῦ, τότε δὲ αὐτὸς παρεσκεύαστο θεήσασθαι
ναυμαχέοντας.

Ἐπειδὴ δὲ παρήγγελλε ἀναπλέειν, ἀνῆγον τὰς νέας ἐπὶ 70
τὴν Σαλαμῖνα, καὶ παρεκρίθησαν διαταχθέντες κατ᾽ ἡσυχίην.
τότε μέν νυν οὐκ ἐξέχρησέ σφι ἡ ἡμέρη ναυμαχίην ποιή-
σασθαι· νὺξ γὰρ ἐπεγένετο· οἱ δὲ παρεσκευάζοντο ἐς τὴν
ὑστεραίην. τοὺς δὲ Ἕλληνας εἶχε δέος τε καὶ ἀρρωδίη, 2
οὐκ ἥκιστα δὲ τοὺς ἀπὸ Πελοποννήσου· ἀρρώδεον δέ, ὅτι
αὐτοὶ μὲν ἐν Σαλαμῖνι κατήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων
ναυμαχέειν μέλλοιεν, νικηθέντες τε ἐν νήσῳ ἀπολαμφθέντες
πολιορκήσονται, ἀπέντες τὴν ἑωυτῶν ἀφύλακτον· τῶν δὲ 71
βαρβάρων ὁ πεζὸς ὑπὸ τὴν παρεοῦσαν νύκτα ἐπορεύετο ἐπὶ
τὴν Πελοπόννησον. καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο
ὅκως κατ᾽ ἤπειρον μὴ ἐσβάλοιεν οἱ βάρβαροι. ὡς γὰρ

1 ἀνδρὶ P1 ἐν om. RSV 2 εἶναι om. RSV 4 εὔνοοι ἦσαν RSV 5 ἐποιέοντο RSV 6 ἔα Reiske: ἐᾶ(ι) L 7 ἀγαιόμενοί A R P?: ἀγεόμενοί B C P1 S V 8 ἀνακρίσει A B C: κρίσει R S (V) 9 ἐπειδὴ δὲ RSV 10 Ξέρξεα RSV alt. τῇ] τῆς C P S 12 πλείοσι RSV 16 ἐπεὶ A B C P παρήγγελλε(ν) Valckenaer: παρήγγελον A1 V: παρήγγειλον C: παρήγγελλον rell. -πλώ- RSV νῆας RSV 17 τὲ κατ᾽ R: τὲ καθ᾽ SV 18 ἡ om. RV 19 τε γὰρ RSV ἐγένετο P εἰς B 23 ἀπολα + φθέντες B 24 ἀφέντες Λ B C 27 ἐμβάλοιεν RSV

ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν
Θερμοπύλῃσι τετελευτηκέναι, συνδραμόντες ἐκ τῶν πολίων
ἐς τὸν Ἰσθμὸν ἵζοντο, καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος
2 ὁ Ἀναξανδρίδεω, Λεωνίδεω δὲ ἀδελφεός. ἱζόμενοι δὲ ἐν τῷ
Ἰσθμῷ καὶ συγχώσαντες τὴν Σκειρωνίδα ὁδόν, μετὰ τοῦτο
ὥς σφι ἔδοξε βουλευομένοισι, οἰκοδόμεον διὰ τοῦ Ἰσθμοῦ
τεῖχος. ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς
ἀνδρὸς ἐργαζομένου ἤνετο τὸ ἔργον· καὶ γὰρ λίθοι καὶ
πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεες ἐσεφορέοντο,
καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι, οὔτε
72 νυκτὸς οὔτε ἡμέρης. οἱ δὲ βοηθήσαντες ἐς τὸν Ἰσθμὸν
πανδημεὶ οἵδε ἦσαν Ἑλλήνων, Λακεδαιμόνιοί τε καὶ Ἀρκάδες
πάντες καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Ἐπι-
δαύριοι καὶ Φλειάσιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονέες. οὗτοι
μὲν ἦσαν οἱ βοηθήσαντες καὶ ὑπεραρρωδέοντες τῇ Ἑλλάδι
κινδυνευούσῃ· τοῖσι δὲ ἄλλοισι Πελοποννησίοισι ἔμελε οὐδέν.
Ὀλύμπια δὲ καὶ Κάρνεια παροιχώκεε ἤδη.

73 Οἰκέει δὲ τὴν Πελοπόννησον ἔθνεα ἑπτά. τούτων δὲ τὰ
μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τῇ καὶ τὸ
πάλαι οἴκεον, Ἀρκάδες τε καὶ Κυνούριοι· ἓν δὲ ἔθνος τὸ
Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήσου οὐκ ἐξεχώρησε, ἐκ μέντοι
2 τῆς ἑωυτῶν, οἰκέει δὲ γῆν ἀλλοτρίην. τὰ δὲ λοιπὰ ἔθνεα
τῶν ἑπτὰ τέσσερα ἐπήλυδά ἐστι, Δωριέες τε καὶ Αἰτωλοὶ
καὶ Δρύοπες καὶ Λήμνιοι. Δωριέων μὲν πολλαί τε καὶ
δόκιμοι πόλιες, Αἰτωλῶν δὲ Ἦλις μούνη, Δρυόπων δὲ Ἑρ-
μιών τε καὶ Ἀσίνη ἡ πρὸς Καρδαμύλῃ τῇ Λακωνικῇ, Λη-

1 Λεωνίδεα R S V 2 τὲ ἐκ R S V πολεμίων R 4 ὁ om. A B C 5 συχνώσαντες C Σκιρωνίδα A B P: Σκληρ. C 7 μυριαδέων C solus πολέων R 8 ἠνύετο P R S V 9 ἐσεφέροντο A B C P 11 βωθήσαντες R V (it. 15) 12 πανδήμιοι δὲ ἦσαν R V 13 καὶ πάντες καὶ R V 14 Φλιάσιοι L 16 ἔμελλε(ν) A B C R S V 17 Κάρνια P R S V 19 τῇ Schaefer: τε L 21 Ἀχαϊκὸν A[1] R V 22 γῆν Krueger: τὴν L 23 τέσσαρα C R 24 Λίμνηοι C 25 πόλις A B: πόλεις C (it. infra) Δρυόπων τε C Ἑρμιων A B: Ἑρμιῶν R: Ἑρμηῶν V: Ἐρμιώνη C: Ἑρμιόνη P S

μνίων δὲ Παρωρεῆται πάντες. οἱ δὲ Κυνούριοι αὐτόχθονες 3
ἐόντες δοκέουσι μοῦνοι εἶναι Ἴωνες, ἐκδεδωρίευνται δὲ ὑπό
τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου, ἐόντες Ὀρνεῆται καὶ
[οἱ] περίοικοι. τούτων ὦν τῶν ἑπτὰ ἐθνέων αἱ λοιπαὶ πό-
λιες, πάρεξ τῶν κατέλεξα, ἐκ τοῦ μέσου κατέατο· εἰ δὲ
ἐλευθέρως ἔξεστι εἰπεῖν, ἐκ τοῦ μέσου κατήμενοι ἐμήδιζον.

Οἱ μὲν δὴ ἐν τῷ Ἰσθμῷ τοιούτῳ πόνῳ συνέστασαν, ἅτε 74
⟨τὸν⟩ περὶ τοῦ παντὸς ἤδη δρόμον θέοντες καὶ τῇσι νηυσὶ
οὐκ ἐλπίζοντες ἐλλάμψεσθαι· οἱ δὲ ἐν Σαλαμῖνι ὅμως ταῦτα
πυνθανόμενοι ἀρρώδεον, οὐκ οὕτω περὶ σφίσι αὐτοῖσι δει-
μαίνοντες ὡς περὶ τῇ Πελοποννήσῳ. τέως μὲν δὴ αὐτῶν 2
ἀνὴρ ἀνδρὶ παραστὰς σιγῇ λόγον ἐποιέετο, θῶμα ποιεύμενοι
τὴν Εὐρυβιάδεω ἀβουλίην· τέλος δὲ ἐξερράγη ἐς τὸ μέσον.
σύλλογός τε δὴ ἐγίνετο καὶ πολλὰ ἐλέγετο περὶ τῶν αὐτῶν,
οἱ μὲν ὡς ἐς τὴν Πελοπόννησον χρεὸν εἴη ἀποπλέειν καὶ
περὶ ἐκείνης κινδυνεύειν, μηδὲ πρὸ χώρης δοριαλώτου μένον-
τας μάχεσθαι, Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρέες
αὐτοῦ μένοντας ἀμύνεσθαι. ἐνθαῦτα Θεμιστοκλέης ὡς 75
ἑσσοῦτο τῇ γνώμῃ ὑπὸ τῶν Πελοποννησίων, λαθὼν ἐξέρ-
χεται ἐκ τοῦ συνεδρίου, ἐξελθὼν δὲ πέμπει ἐς τὸ στρατό-
πεδον τὸ Μήδων ἄνδρα πλοίῳ, ἐντειλάμενος τὰ λέγειν χρεόν,
τῷ οὔνομα μὲν ἦν Σίκιννος, οἰκέτης δὲ καὶ παιδαγωγὸς ἦν
τῶν Θεμιστοκλέος παίδων· τὸν δὴ ὕστερον τούτων τῶν
πρηγμάτων Θεμιστοκλέης Θεσπιέα τε ἐποίησε, ὡς ἐπεδέ-
κοντο οἱ Θεσπιέες πολιήτας, καὶ χρήμασι ὄλβιον. ὃς 2

1 Παρωραιῆται R V 2 ἐκδεδωριᾶται A[t] B: ἐκ δὲ δωριάτε C: ἐκδεδώρισται A[m]: ἐκδεδωρίωνται Valckenaer: -ρίδαται Dindorf 3 Ὀρνεᾶται A B C 4 οἱ om. R S V τουτέων P R S V ὦν om. C 5 ἐκαθέατο A B C: ἐκατ. rell. 8 θέοντες τὸν περὶ τοῦ παντὸς ἤδη δρόμον Eustath. Il. 1264 δρόμου L 9 ἐνλάμψεσθαι A B R V Σαλ. Ἕλληνες R S V πυνθανόμενοι ταῦτα R S V 11 τέως Reiske: ἕως L 12 ποιεόμενος R S V: -εύμενος P 15 -πλώ- R S V 17 τε R S V 18 μένοντες R S V ἀμύνασθαι C: ἀμυνέεσθαι R 21 χρεὼν C P: χρῆν R S V 22 Σίκινος R V[1]: Σίκυννος C 23 -κλέους V: -κλούς R τῶν πρηγμ. τούτων R S V 24 ὁ Θεμιστ. R S V 25 πολιήτας S: πολίτας rell.

τότε πλοίῳ ἀπικόμενος ἔλεγε πρὸς τοὺς στρατηγοὺς τῶν
βαρβάρων τάδε· Ἔπεμψέ με στρατηγὸς ὁ Ἀθηναίων λάθρῃ
τῶν ἄλλων Ἑλλήνων (τυγχάνει γὰρ φρονέων τὰ βασιλέος
καὶ βουλόμενος μᾶλλον τὰ ὑμέτερα κατύπερθε γίνεσθαι ἢ τὰ
τῶν Ἑλλήνων πρήγματα) φράσοντα ὅτι οἱ Ἕλληνες δρη-
σμὸν βουλεύονται καταρρωδηκότες, καὶ νῦν παρέχει κάλλι-
στον ὑμέας ἔργον ἁπάντων ἐξεργάσασθαι, ἢν μὴ περιίδητε
3 διαδράντας αὐτούς. οὔτε γὰρ ἀλλήλοισι ὁμοφρονέουσι οὔτ'
ἔτι ἀντιστήσονται ὑμῖν, πρὸς ἑωυτούς τε σφέας ὄψεσθε ναυ-
μαχέοντας, τοὺς τὰ ὑμέτερα φρονέοντας καὶ τοὺς μή. ὁ μὲν
76 ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο· τοῖσι δὲ ὡς
πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα, τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν
[Ψυττάλειαν] μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου
πολλοὺς τῶν Περσέων ἀπεβίβασαν· τοῦτο δέ, ἐπειδὴ ἐγί-
νοντο μέσαι νύκτες, ἀνῆγον μὲν τὸ ἀπ' ἑσπέρης κέρας κυ-
κλούμενοι πρὸς τὴν Σαλαμῖνα, ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον
τε καὶ τὴν Κυνόσουραν τεταγμένοι, κατεῖχόν τε μέχρι Μου-
2 νιχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί. τῶνδε δὲ εἵνεκα
ἀνῆγον τὰς νέας, ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ,
ἀλλ' ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπ'
Ἀρτεμισίῳ ἀγωνισμάτων. ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν
καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκα, ὡς ἐπεὰν
γένηται ναυμαχίη, ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε
ἀνδρῶν καὶ τῶν ναυηγίων (ἐν γὰρ δὴ πόρῳ [τῆς] ναυμαχίης
τῆς μελλούσης ἔσεσθαι ἔκειτο ἡ νῆσος), ἵνα τοὺς μὲν περι-
3 ποιῶσι, τοὺς δὲ διαφθείρωσι. ἐποίευν δὲ σιγῇ ταῦτα, ὡς

2 με] ὁ A B C ὁ om. A B C 4 μᾶλλον om. R S V κατυπέρτερα R S V γενέσθαι P 6 βούλονται R S V 7 ἔργων A B C P πάντων R S V 8–9 οὔτέτι R S V: οὔτε rell. 11 ἀπηλλ. R S V 13 Ψυττάλειαν del. Cobet 14 ἀπεβιβάσαντο A B C P 15 νύκτες μέσαι R S V 17 Μουνυχίης L 18 πάντα] παρὰ A B C δὲ om. R S V εἵνεκεν R S V 19 νῆας R S V μὴ φυγέειν R S V 20 ἀπολα + φθέντες B τίσιν] τοῖσι R V 22 εἵνεκεν C P R S V 23 γίνηται A B C P 24 τῆς om. P R S V 25 ἔσεσθαι om. R S V 26 ἐποίεον A B C

μὴ πυνθανοίατο οἱ ἐναντίοι. οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο.

77 Χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες, οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα ἐσβλέψας.

'Αλλ' ὅταν 'Αρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν
νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν,
ἐλπίδι μαινομένῃ λιπαρὰς πέρσαντες 'Αθήνας,
δῖα Δίκη σβέσσει κρατερὸν Κόρον, Ὕβριος υἱόν,
δεινὸν μαιμώοντα, δοκεῦντ' ἀνὰ πάντα πιθέσθαι.
2 χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δ' Ἄρης
πόντον φοινίξει. τότ' ἐλεύθερον Ἑλλάδος ἦμαρ
εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.

ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίας χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρ' ἄλλων ἐνδέκομαι.

78 Τῶν δὲ ἐν Σαλαμῖνι στρατηγῶν ἐγίνετο ὠθισμὸς λόγων πολλός. ᾔδεσαν δὲ οὔκω ὅτι σφέας περιεκυκλεῦντο τῇσι νηυσὶ οἱ βάρβαροι, ἀλλ' ὥσπερ τῆς ἡμέρης ὥρων αὐτοὺς τεταγμένους, ἐδόκεον κατὰ χώρην εἶναι.

79 συνεστηκότων δὲ τῶν στρατηγῶν ἐξ Αἰγίνης διέβη 'Αριστείδης ὁ Λυσιμάχου, ἀνὴρ 'Αθηναῖος μέν, ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου, τὸν ἐγὼ νενόμικα, πυνθανόμενος αὐτοῦ τὸν τρόπον, ἄριστον ἄνδρα γενέσθαι ἐν 'Αθήνῃσι καὶ δικαιότατον.

2 οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα, ἐόντα μὲν ἑωυτῷ οὐ φίλον, ἐχθρὸν δὲ τὰ μάλιστα· ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο, θέλων αὐτῷ συμμεῖξαι. προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ

1 ἐναντίον C νυκτὸς . . . οὕτω δὴ (cap. 84, 5) om. R S V 3 caput 77 secl. Krueger 5 ῥήματα Stein ἐμβλέψας A[1] 6 ἀλλ' om. C 9 σβέσει C 10 ἂν ἅπαντα Steger πειθεσθαι B : τίθεσθαι C : πίεσθαι Duentzer 14 [ἐς] conieci μὲν ⟨ἐσβλέψας⟩ Stein ἀντιλογίας Wesseling : ἀντιλογίης L 15 ⟨τι⟩ αὐτὸς Stein 18 περιεκυκλέοντο A B C (περικ-) : -κλοῦντο P 28 συμμῖξαι L προακηκόεε Matthiae : προακήκοε L

3 ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν. ὡς
δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης, ἔλεγε Ἀριστείδης τάδε· Ἡμέας
στασιάζειν χρεόν ἐστι ἔν τε τῷ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν
τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα
4 ἐργάσεται. λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα
λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννησίοισι. ἐγὼ
γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν οὐδ᾽ ἢν θέλωσι
Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλῶσαι·
περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ. ἀλλ᾽ ἐσελθών
80 σφι ταῦτα σήμηνον. ὁ δ᾽ ἀμείβετο τοισίδε· Κάρτα τε
χρηστὰ διακελεύεαι καὶ εὖ ἤγγειλας· τὰ γὰρ ἐγὼ ἐδεόμην
γενέσθαι, αὐτὸς αὐτόπτης γενόμενος ἥκεις. ἴσθι γὰρ ἐξ
ἐμέο τάδε ποιεύμενα ὑπὸ Μήδων. ἔδεε γάρ, ὅτε οὐκ ἑκόντες
ἤθελον ἐς μάχην κατίστασθαι οἱ Ἕλληνες, ἀέκοντας παρα-
στήσασθαι. σὺ δὲ ἐπεί περ ἥκεις χρηστὰ ἀπαγγέλλων,
2 αὐτός σφι ἄγγειλον. ἢν γὰρ ἐγὼ αὐτὰ λέγω, δόξω πλάσας
λέγειν καὶ οὐ πείσω ὡς οὐ ποιεύντων τῶν βαρβάρων ταῦτα.
ἀλλά σφι σήμηνον αὐτὸς παρελθὼν ὡς ἔχει. ἐπεὰν δὲ
σημήνῃς, ἢν μὲν πείθωνται, ταῦτα δὴ τὰ κάλλιστα, ἢν δὲ
αὐτοῖσι μὴ πιστὰ γένηται, ὅμοιον ἡμῖν ἔσται· οὐ γὰρ ἔτι
διαδρήσονται, εἴ περ περιεχόμεθα πανταχόθεν, ὡς σὺ λέγεις.
81 ταῦτα ἔλεγε παρελθὼν ὁ Ἀριστείδης, φάμενος ἐξ Αἰγίνης
τε ἥκειν καὶ μόγις ἐκπλῶσαι λαθὼν τοὺς ἐπορμέοντας· περι-
έχεσθαι γὰρ πᾶν τὸ στρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν
νεῶν τῶν Ξέρξεω· παραρτέεσθαί τε συνεβούλευε ὡς ἀλεξη-
σομένους. καὶ ὁ μὲν ταῦτα εἴπας μετεστήκεε, τῶν δὲ αὖτις
ἐγίνετο λόγων ἀμφισβασίη· οἱ γὰρ πλεῦνες τῶν στρατηγῶν
82 οὐκ ἐπείθοντο τὰ ἐσαγγελθέντα. ἀπιστεόντων δὲ τούτων
ἦκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολέουσα, τῆς ἦρχε ἀνὴρ
⟨Τήνιος⟩ Παναίτιος ὁ Σωσιμένεος, ἥ περ δὴ ἔφερε τὴν ἀλη-

3 τῷ] τεῳ Gomperz 10 τοῖσιδε C: τοῖσδε A B P 13 τάδε Krueger: τὰ L 14 ἀέκοντες παραστήσεσθαι C 19 ταῦτα δὴ τὰ κάλλιστα del. Krueger 23 διεκπλῶσαι Naber 25 παρὰ ἀρτέεσθαί C 30 Τήνιος add. Krueger

θείην πᾶσαν. διὰ δὲ τοῦτο τὸ ἔργον ἐνεγράφησαν Τήνιοι
ἐν Δελφοῖσι ἐς τὸν τρίποδα ἐν τοῖσι τὸν βάρβαρον κατελοῦσι.
σὺν δὲ ὦν ταύτῃ τῇ νηὶ τῇ αὐτομολησάσῃ ἐς Σαλαμῖνα 2
καὶ τῇ πρότερον ἐπ' Ἀρτεμίσιον τῇ Λημνίῃ ἐξεπληροῦτο
τὸ ναυτικὸν τοῖσι Ἕλλησι ἐς τὰς ὀγδώκοντα καὶ τριη-
κοσίας νέας· δύο γὰρ δὴ νεῶν τότε κατέδεε ἐς τὸν
ἀριθμόν.

Τοῖσι δὲ Ἕλλησι ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν τῶν 83
Τηνίων [ῥήματα], παρεσκευάζοντο ὡς ναυμαχήσοντες. ἠώς
τε διέφαινε καὶ οἳ σύλλογον τῶν ἐπιβατέων ποιησάμενοι,
προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης. τὰ
δὲ ἔπεα ἦν πάντα ⟨τὰ⟩ κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα, ὅσα
δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται· παραινέσας 2
δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν,
ἐσβαίνειν ἐκέλευσε ἐς τὰς νέας. καὶ οὗτοι μὲν δὴ ἐσέβαινον,
καὶ ἧκε ἡ ἀπ' Αἰγίνης τριήρης, ἣ κατὰ τοὺς Αἰακίδας ἀπεδή-
μησε. ἐνθαῦτα ἀνῆγον τὰς νέας ἁπάσας ⟨οἱ⟩ Ἕλληνες.
ἀναγομένοισι δέ σφι αὐτίκα ἐπεκέατο οἱ βάρβαροι. οἱ μὲν 84
δὴ ἄλλοι Ἕλληνες [ἐπὶ] πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον
τὰς νέας, Ἀμεινίης δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαν-
αχθεὶς νηὶ ἐμβάλλει. συμπλεκείσης δὲ τῆς νεὸς καὶ οὐ δυνα-
μένων ἀπαλλαγῆναι, οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίῃ βοηθέοντες
συνέμισγον. Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίης 2
γενέσθαι τὴν ἀρχήν, Αἰγινῆται δὲ τὴν κατὰ τοὺς Αἰακίδας
ἀποδημήσασαν ἐς Αἴγιναν, ταύτην εἶναι τὴν ἄρξασαν.
λέγεται δὲ καὶ τάδε, ὡς φάσμα σφι γυναικὸς ἐφάνη,
φανεῖσαν δὲ διακελεύσασθαι ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ
τῶν Ἑλλήνων στρατόπεδον, ὀνειδίσασαν πρότερον τάδε·
Ὦ δαιμόνιοι, μέχρι κόσου ἔτι πρύμνην ἀνακρούεσθε;

1 ἐγράφησαν C 6 ⟨ἐς⟩ τότε conieci 9 ῥήματα del. Stein
10 τε δὴ ἔφαινε A B 12 τὰ add. Dobree κρείσσω A B
13 δὴ A²: δὲ L φύσει καὶ καταστάσει A B C 14 δὴ A P
αιρέσθαι A¹ καταπλήξας C κρῆσιν A¹ B 15 ἐκβαίνειν C
ἐκέλευε C P 17 οἱ add. Aldus 19 ἐπὶ del. Bekker
21 συμπλακείσης P Λᶜ νηὸς C¹ 29 ἀνακρούεσθε] cf. Callin. i. 1

85 Κατὰ μὲν δὴ Ἀθηναίους ἐτετάχατο Φοίνικες (οὗτοι γὰρ
εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρης κέρας), κατὰ δὲ
Λακεδαιμονίους Ἴωνες· οὗτοι δ' εἶχον τὸ πρὸς τὴν ἠῶ τε
καὶ τὸν Πειραιέα. ἐθελοκάκεον μέντοι αὐτῶν κατὰ τὰς
2 Θεμιστοκλέος ἐντολὰς ὀλίγοι, οἱ δὲ πλεῦνες οὔ. ἔχω μέν
νυν συχνῶν οὐνόματα τριηράρχων καταλέξαι τῶν νέας
Ἑλληνίδας ἑλόντων, χρήσομαι δὲ αὐτοῖσι οὐδὲν πλὴν
Θεομήστορός τε τοῦ Ἀνδροδάμαντος καὶ Φυλάκου τοῦ
3 Ἱστιαίου, Σαμίων ἀμφοτέρων. τοῦδε ⟨δὲ⟩ εἵνεκα μέμνημαι
τούτων μούνων, ὅτι Θεομήστωρ μὲν διὰ τοῦτο τὸ ἔργον
Σάμου ἐτυράννευσε καταστησάντων τῶν Περσέων, Φύλακος
δὲ εὐεργέτης βασιλέος ἀνεγράφη καὶ χώρῃ ἐδωρήθη πολλῇ.
οἱ δ' εὐεργέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί.
86 περὶ μέν νυν τούτους οὕτω εἶχε· τὸ δὲ πλῆθος τῶν νεῶν ἐν
τῇ Σαλαμῖνι ἐκεραΐζετο, αἱ μὲν ὑπ' Ἀθηναίων διαφθειρό-
μεναι, αἱ δὲ ὑπ' Αἰγινητέων. ἅτε γὰρ τῶν μὲν Ἑλλήνων
σὺν κόσμῳ ναυμαχεόντων ⟨καὶ⟩ κατὰ τάξιν, τῶν δὲ βαρβάρων
οὔτε τεταγμένων ἔτι οὔτε σὺν νόῳ ποιεόντων οὐδέν, ἔμελλε
τοιοῦτό σφι συνοίσεσθαι οἷόν περ ἀπέβη. καίτοι ἦσάν γε
καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ ἀμείνονες αὐτοὶ
ἑωυτῶν ἢ πρὸς Εὐβοίῃ, πᾶς τις προθυμεόμενος καὶ δειμαίνων
87 Ξέρξην, ἐδόκεέ τε ἕκαστος ἑωυτὸν θεήσεσθαι βασιλέα. κατὰ
μὲν δὴ τοὺς ἄλλους οὐκ ἔχω [μετεξετέρους] εἰπεῖν ἀτρεκέως
ὡς ἕκαστοι τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων ἠγωνίζοντο·
κατὰ δὲ Ἀρτεμισίην τάδε ἐγένετο, ἀπ' ὧν εὐδοκίμησε μᾶλλον
2 ἔτι παρὰ βασιλέϊ. ἐπειδὴ γὰρ ἐς θόρυβον πολλὸν ἀπίκετο
τὰ βασιλέος πρήγματα, ἐν τούτῳ τῷ καιρῷ ἡ νηῦς ἡ Ἀρτε-
μισίης ἐδιώκετο ὑπὸ νεὸς Ἀττικῆς· καὶ ἣ οὐκ ἔχουσα δια-

2 Σαλαμῖνός Loeschke 6 τριηράρχῶν R 8 Θεμήστορός B 9 δὲ add. Reiske 10 μόνων R S V 11 Σάμον R V 12 χώρη A B C R S V πολλή A B C S 14 οὕτω] τοῦτο B 17 καὶ add. Stein 18 pr. οὔτε Baiter : οὐ L ἤμελλε L 19 τοιοῦτόν R V 22 τε] τοι B θεήσεσθαι Aldus : θεήσασθαι C P S : θηήσασθαι A B (?) R V 23 μετεξετέρους del. Stein 24 ὡς om. C 27 ναῦς R S V : νῦς C 28 νεὼς A B R S V C διαφυγέειν C R S V

φυγεῖν (ἔμπροσθε γὰρ αὐτῆς ἦσαν ἄλλαι νέες φίλιαι, ἡ δὲ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανε ἐοῦσα), ἔδοξέ οἱ τόδε ποιῆσαι, τὸ καὶ συνήνεικε ποιησάσῃ· διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς φέρουσα ἐνέβαλε νηὶ φιλίῃ ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντος τοῦ Καλυνδέων βασιλέος Δαμασιθύμου. εἰ μὲν καί τι νεῖκος πρὸς αὐτὸν ἐγεγόνεε 3 ἔτι περὶ Ἑλλήσποντον ἐόντων, οὐ μέντοι ἔχω γε εἰπεῖν, οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε, οὔτε εἰ συνεκύρησε ἡ τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς. ὡς δὲ ἐνέβαλέ 4 τε καὶ κατέδυσε, εὐτυχίῃ χρησαμένη διπλὰ ἑωυτὴν ἀγαθὰ ἐργάσατο· ὅ τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων, νομίσας τὴν νέα τὴν Ἀρτεμισίης ἢ Ἑλληνίδα εἶναι ἢ αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν, ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο. τοῦτο μὲν τοιοῦτον αὐτῇ συνήνεικε γενέσθαι 88 διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι, τοῦτο δὲ συνέβη ὥστε κακὸν ἐργασαμένην ἀπὸ τούτων αὐτὴν μάλιστα εὐδοκιμῆσαι παρὰ Ξέρξῃ. λέγεται γὰρ βασιλέα θηεύμενον μαθεῖν τὴν νέα 2 ἐμβαλοῦσαν, καὶ δή τινα εἰπεῖν τῶν παρεόντων· Δέσποτα, ὁρᾷς Ἀρτεμισίην ὡς εὖ ἀγωνίζεται καὶ νέα τῶν πολεμίων κατέδυσε; καὶ τὸν ἐπειρέσθαι εἰ ἀληθέως ἐστὶ Ἀρτεμισίης τὸ ἔργον, καὶ τοὺς φάναι, σαφέως τὸ ἐπίσημον τῆς νεὸς ἐπισταμένους· τὴν δὲ διαφθαρεῖσαν ἠπιστέατο εἶναι πολεμίην. τά τε γὰρ ἄλλα, ὡς εἴρηται, αὐτῇ συνήνεικε ἐς 3 εὐτυχίην γενόμενα καὶ τὸ τῶν ἐκ τῆς Καλυνδικῆς νεὸς μηδένα ἀποσωθέντα κατήγορον γενέσθαι. Ξέρξην δὲ εἰπεῖν λέγεται πρὸς τὰ φραζόμενα· Οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες. ταῦτα μὲν Ξέρξην φασὶ εἰπεῖν. ἐν 89 δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε ὁ στρατηγὸς Ἀριαβίγνης

1 ἔμπροσθεν R V 3 συνήνεγκε A B 6 Δαμασύθου R : Θαμασιθύμου S V 7 ἔγωγε ἔχω S : ἔγωγε V 9 παραπεσοῦσαν R ἐνέβαλλέ C S V 10 διπλὰ C : διπλᾶ rell. 11 νεὼς A C 12 ἐμβάλουσαν C 15 τοιοῦτο A B C P 16 διαφυγέειν L 17 αὐτῶν Heiberg 19 ἐμβαλλοῦσαν C εἰπεῖν om. C 22 νεὼς R S V C[c] 24 ἐς om. C 25 νεὼς C 26 ἀπωσθέντα C 29 Ἀριβίγνης C

ὁ Δαρείου, Ξέρξεω ἐὼν ἀδελφεός, ἀπὸ δὲ ἄλλοι πολλοί τε
καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων,
ὀλίγοι δέ τινες καὶ Ἑλλήνων· ἅτε γὰρ νέειν ἐπιστάμενοι,
τοῖσι αἱ νέες διεφθείροντο, οἱ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύ-
2 μενοι ἐς τὴν Σαλαμῖνα διένεον. τῶν δὲ βαρβάρων οἱ πολλοὶ
ἐν τῇ θαλάσσῃ διεφθάρησαν, νέειν οὐκ ἐπιστάμενοι. ἐπεὶ
δὲ αἱ πρῶται ἐς φυγὴν ἐτράποντο, ἐνθαῦτα αἱ πλεῖσται
διεφθείροντο. οἱ γὰρ ὄπισθε τεταγμένοι, ἐς τὸ πρόσθε
τῇσι νηυσὶ παριέναι πειρώμενοι ὡς ἀποδεξόμενοί τι καὶ
αὐτοὶ ἔργον βασιλέϊ, τῇσι σφετέρῃσι νηυσὶ φευγούσῃσι
90 περιέπιπτον. ἐγένετο δὲ καὶ τόδε ἐν τῷ θορύβῳ τούτῳ·
τῶν τινες Φοινίκων, τῶν αἱ νέες διεφθάρατο, ἐλθόντες παρὰ
βασιλέα διέβαλλον τοὺς Ἴωνας, ὡς δι' ἐκείνους ἀπολοίατο
αἱ νέες, ὡς προδόντων. συνήνεικε ὦν οὕτω ὥστε Ἰώνων
τε τοὺς στρατηγοὺς μὴ ἀπολέσθαι Φοινίκων τε τοὺς διαβάλ-
2 λοντας λαβεῖν τοιόνδε μισθόν. ἔτι τούτων ταῦτα λεγόντων
ἐνέβαλε νηὶ Ἀττικῇ Σαμοθρηικίη νηῦς. ἥ τε δὴ Ἀττικὴ
κατεδύετο καὶ ἐπιφερομένη Αἰγιναίη νηῦς κατέδυσε τῶν
Σαμοθρηίκων τὴν νέα. ἅτε δὴ ἐόντες ἀκοντισταὶ οἱ Σαμο-
θρήικες τοὺς ἐπιβάτας ἀπὸ τῆς καταδυσάσης νεὸς βάλλοντες
3 ἀπήραξαν καὶ ἐπέβησάν τε καὶ ἔσχον αὐτήν. ταῦτα γενό-
μενα τοὺς Ἴωνας ἐρρύσατο· ὡς γὰρ εἶδέ σφεας Ξέρξης
ἔργον μέγα ἐργασαμένους, ἐτράπετο πρὸς τοὺς Φοίνικας
οἷα ὑπερλυπεόμενός τε καὶ πάντας αἰτιώμενος, καί σφεων
ἐκέλευσε τὰς κεφαλὰς ἀποταμεῖν, ἵνα μὴ αὐτοὶ κακοὶ γενό-
4 μενοι τοὺς ἀμείνονας διαβάλλωσι. ὅκως γάρ τινα ἴδοι
Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ,
κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται
Αἰγάλεως, ἀνεπυνθάνετο τὸν ποιήσαντα, καὶ οἱ γραμματισταὶ

4 νῆες A B R S V οἱ Krueger: καὶ L 8 ὄπισθεν R V πρόσθεν R V 12 Φοινίκων H. Stephanus: Φοίνικες L διεφθειρέατο P: διεφθαρέατο rell. 17 Σαμοθρηκίη R: Σαμοθρα(ι)κίη A B C V 18 Αἰγινέη R S V 19 Σαμοθρηκῶν R S V δὲ P[m] Σαμοθρῆκες R V 20 νεὼς C 26 διαβάλωσιν R 27 ἑωυτῶν C

ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν. πρὸς
δέ τι καὶ προσεβάλετο φίλος ⟨Ἰώνων⟩ ἐὼν Ἀριαράμνης ἀνὴρ
Πέρσης παρεὼν τούτου τοῦ Φοινικηίου πάθεος.

Οἱ μὲν δὴ πρὸς τοὺς Φοίνικας ἐτράποντο· τῶν δὲ βαρ- 91
βάρων ἐς φυγὴν τραπομένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον
Αἰγινῆται ὑποστάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδέξαντο λόγου
ἄξια. οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράϊζον τάς τε
ἀντισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν, οἱ δὲ Αἰγινῆται
τὰς ἐκπλεούσας· ὅκως δέ τινες τοὺς Ἀθηναίους διαφύγοιεν,
φερόμενοι ἐσέπιπτον ἐς τοὺς Αἰγινήτας. ἐνθαῦτα συνεκύρεον 92
νέες ἥ τε Θεμιστοκλέος διώκουσα νέα, καὶ ἡ Πολυκρίτου
τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ, ἥ περ
εἷλε τὴν προφυλάσσουσαν· ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην, ἐπ᾽
ἧς ἔπλεε Πυθέης ὁ Ἰσχενόου, τὸν οἱ Πέρσαι κατακοπέντα
ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι· τὸν δὴ περιά-
γουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω νηῦς ἡ Σιδωνίη, ὥστε Πυθέην
οὕτω σωθῆναι ἐς Αἴγιναν. ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν 2
ὁ Πολύκριτος, ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος, καὶ
βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων
τὸν μηδισμὸν ὀνειδίζων. ταῦτα μέν νυν νηὶ ἐμβαλὼν ὁ
Πολύκριτος ἀπέρριψε ἐς Θεμιστοκλέα· οἱ δὲ βάρβαροι τῶν
αἱ νέες περιεγένοντο φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ
τὸν πεζὸν στρατόν. ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ ἤκουσαν 93
Ἑλλήνων ἄριστα Αἰγινῆται, ἐπὶ δὲ Ἀθηναῖοι, ἀνδρῶν δὲ
Πολύκριτός τε ὁ Αἰγινήτης καὶ Ἀθηναῖοι Εὐμένης τε ὁ
Ἀναγυράσιος καὶ Ἀμεινίης ⟨ὁ⟩ Παλληνεύς, ὃς καὶ Ἀρτεμισίην
ἐπεδίωξε. εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισίη,
οὐκ ἂν ἐπαύσατο πρότερον ἢ εἷλέ μιν ἢ καὶ αὐτὸς ἥλω.

2 δέ τι Schaefer: δ᾽ ἔτι R S V: δὲ ἔτι rell. προσεβάλλετο C: προσελάβετο Reiske Ἰώνων add. Abresch 14 Ἰσχενόου H. Stephanus: Ἰσχένου L 19 τῶν] τὸν R V 20 ⟨τῇ⟩ νηὶ Reiske 21 ἀπέριψεν C R 25 Εὐμενής L 26 Ἀναγυρράσιος R: Ἀργυράσιος V¹: Ἀργυρρ. S Vᶜ Ἀμινίης R ὁ add. Herwerden Παληνεύς R 27 Ἀρτεμισίη] Ἀρτεμισίην ἐπεδίωξεν R

2 τοῖσι γὰρ Ἀθηναίων τριηράρχοισι παρεκεκέλευστο, πρὸς δὲ καὶ ἄεθλον ἔκειτο μύριαι δραχμαί, ὃς ἄν μιν ζωὴν ἕλῃ· δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰς Ἀθήνας στρατεύεσθαι. αὕτη μὲν δή, ὡς πρότερον εἴρηται, διέφυγε· ἦσαν δὲ καὶ οἱ ἄλλοι, τῶν αἱ νέες περιεγεγόνεσαν, ἐν τῷ Φαλήρῳ.

94 Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατ' ἀρχάς, ὡς συνέμισγον αἱ νέες, ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα, τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα, ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν 2 ὡσαύτως οἴχεσθαι. ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ⟨τὸ⟩ ἱρὸν Ἀθηναίης Σκιράδος, περιπίπτειν σφι κέλητα θείῃ πομπῇ, τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα, οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι. τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα· ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν, τοὺς ἀπὸ τοῦ κέλητος 3 λέγειν τάδε· Ἀδείμαντε, σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας· οἱ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατῆσαι τῶν ἐχθρῶν. ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον, αὖτις τάδε λέγειν, ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνῄσκειν, ἢν μὴ 4 νικῶντες φαίνωνται οἱ Ἕλληνες. οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπ' ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον. τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων, οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι, ἀλλ' ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι· 95 μαρτυρέει δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς. Ἀριστείδης δὲ ὁ Λυσιμάχου ἀνὴρ Ἀθηναῖος, τοῦ καὶ ὀλίγῳ τι πρότερον τού-

1 τριηράρχησι SV 2 μυρίαι RV 4 διέφυγε om. C 5 οἱ] ἡ R 9 τὰ del. Krueger 10 φέρουσαν C 12 Σαλαμίνης C τὸ add. Aldus Σκιρράδος RSV 13 φάναι C 14 τοῖσι Κορινθίοισι om. SV 15 τῇ δὴ Stein et Madvig (quod si verum, ὡς δὲ scribendum) 16 νηῶν RSV 17 λέγει C ναῦς L 18 ὥρμησαι CPRSV 19 αὐτοὶ] αὐ RSV 23 ἐπεξεργ. CRV 27 μαρτυρεῖ L 28 ὀλίγον S [V]

των ἐπεμνήσθην ὡς ἀνδρὸς ἀρίστου, οὗτος ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Σαλαμῖνα γενομένῳ τάδε ἐποίεε· παραλαβὼν πολλοὺς τῶν ὁπλιτέων οἳ παρετετάχατο παρὰ τὴν ἀκτὴν τῆς Σαλαμινίης χώρης, γένος ἐόντες Ἀθηναῖοι, ἐς τὴν Ψυττάλειαν νῆσον ἀπέβησε ἄγων, οἳ τοὺς Πέρσας τοὺς ἐν τῇ νησῖδι ταύτῃ κατεφόνευσαν πάντας.

96 Ὡς δὲ ἡ ναυμαχίη διελέλυτο, κατειρύσαντες ἐς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυηγίων ὅσα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα, ἕτοιμοι ἦσαν ἐς ἄλλην ναυμαχίην, ἐλπίζοντες τῇσι περιεούσῃσι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα. 2 τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα, ὥστε ἀποπλησθῆναι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίης ταύτης εἰρημένον Βάκιδι καὶ Μουσαίῳ, καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα τὸ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τούτων ἐν χρησμῷ Λυσιστράτῳ Ἀθηναίῳ ἀνδρὶ χρησμολόγῳ, τὸ ἐλελήθεε πάντας τοὺς Ἕλληνας,

Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι.

τοῦτο δὲ ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι.

97 Ξέρξης δὲ ὡς ἔμαθε τὸ γεγονὸς πάθος, δείσας μή τις τῶν Ἰώνων ὑποθῆται τοῖσι Ἕλλησι ἢ αὐτοὶ νοήσωσι πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντες τὰς γεφύρας καὶ ἀπολαμφθεὶς ἐν τῇ Εὐρώπῃ κινδυνεύσῃ ἀπολέσθαι, δρησμὸν ἐβούλευε· θέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε τοῖσι Ἕλλησι μήτε τοῖσι ἑωυτοῦ ἐς τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν, γαύλους τε Φοινικηίους συνέδεε, ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος, ἀρτέετό τε ἐς πόλεμον ὡς ναυμαχίην ἄλλην ποιησόμενος.

1 ἐμνήσθην P 2 an γινομένῳ? 3 παρατετάχατο L 8 ἔτι ἐτύγχανεν ἔτι R V 11 ὑποβαλὼν C ἐξέφερε Lex. Vind. 181 12 ἀποπλῆσαι L: *ut impletum sit* Valla: ἀποπλῆσθαι Buttmann: ἀποπεπλῆσθαι Abicht 15 ἐξενεχθέντα C R 18 δὲ om. C φρύξουσι I. Kuhn: φρίξουσι L 19 ἀπελάσσοντος R V 21 ὑπόθηται R V 23 κινδυνεύσει C¹ S V ἀπολέσθαι κινδυνεύσῃ P ἐβούλευσε P 24 ἐπίδημος R S V 25 γαὺλούς R: γαύλούς V: γαυλούς rell.

2 ὁρῶντες δέ μιν πάντες οἱ ἄλλοι ταῦτα πρήσσοντα εὖ ἠπι-
στέατο ὡς ἐκ παντὸς νόου παρεσκεύασται μένων πολεμήσειν·
Μαρδόνιον δ' οὐδὲν τούτων ἐλάνθανε ὡς μάλιστα ἔμπειρον
98 ἐόντα τῆς ἐκείνου διανοίης. ταῦτά τε ἅμα Ξέρξης ἐποίεε
καὶ ἔπεμπε ἐς Πέρσας ἀγγελέοντα τὴν παρεοῦσάν σφι
συμφορήν. τούτων δὲ τῶν ἀγγέλων ἔστι οὐδὲν ὅ τι θᾶσσον
παραγίνεται θνητὸν ἐόν· οὕτω τοῖσι Πέρσῃσι ἐξεύρηται
τοῦτο. λέγουσι γὰρ ὡς ὁσέων ἂν ἡμερέων ⟨ᾖ⟩ ἡ πᾶσα
ὁδός, τοσοῦτοι ἵπποι τε καὶ ἄνδρες διεστᾶσι, κατὰ ἡμερησίην
ὁδὸν ἑκάστην ἵππος τε καὶ ἀνὴρ τεταγμένος· τοὺς οὔτε
νιφετός, οὐκ ὄμβρος, οὐ καῦμα, οὐ νὺξ ἔργει μὴ οὐ κατα-
2 νύσαι τὸν προκείμενον αὐτῷ δρόμον τὴν ταχίστην. ὁ μὲν
δὴ πρῶτος δραμὼν παραδιδοῖ τὰ ἐντεταλμένα τῷ δευτέρῳ,
ὁ δὲ δεύτερος τῷ τρίτῳ· τὸ δὲ ἐνθεῦτεν ἤδη κατ' ἄλλον ⟨καὶ
ἄλλον⟩ διεξέρχεται παραδιδόμενα, κατά περ Ἕλλησι ἡ
λαμπαδηφορίη τὴν τῷ Ἡφαίστῳ ἐπιτελέουσι. τοῦτο τὸ
99 δράμημα τῶν ἵππων καλέουσι Πέρσαι ἀγγαρήιον. ἡ μὲν
δὴ πρώτη ἐς Σοῦσα ἀγγελίη ἀπικομένη, ὡς ἔχοι Ἀθήνας
Ξέρξης, ἔτερψε οὕτω δή τι Περσέων τοὺς ὑπολειφθέντας
ὡς τάς τε ὁδοὺς μυρσίνῃ πάσας ἐστόρεσαν καὶ ἐθυμίων
θυμιήματα καὶ αὐτοὶ ἦσαν ἐν θυσίῃσί τε καὶ εὐπαθείῃσι·
2 ἡ δὲ δευτέρη σφι ἀγγελίη ἐπεσελθοῦσα συνέχεε οὕτω ὥστε
τοὺς κιθῶνας κατερρήξαντο πάντες, βοῇ τε καὶ οἰμωγῇ
ἐχρέωντο ἀπλέτῳ, Μαρδόνιον ἐν αἰτίῃ τιθέντες. οὐκ οὕτω
δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταῦτα οἱ Πέρσαι ἐποίευν ὡς
περὶ αὐτῷ Ξέρξῃ δειμαίνοντες.

100 Καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον
γενόμενον, μέχρι οὗ Ξέρξης αὐτός σφεας ἀπικόμενος ἔπαυσε.

4 ἐόντα om. R 5 παροῦσάν A B C R V 8 ὅσον A C[c]: ὅσων rell. ᾖ add. Schaefer 10 ἵπποι C P R S V 14 ἐνθεῦτε R *alium atque alium* Valla 15 ⟨ἐν⟩ Ἕλλησι Stein 16 λαμπαδιφορίη R S V 17 ἀγγειρήιον R S V 21 εὐπαθίη(ι)σι(ν) L 22 ἀγγελέη R ἐπεξελθοῦσα L: corr. Reiske 23 κατηρείξαντο Cobet 24 αἰτίῃσι P 25 νηῶν A B R S V 28 γινόμενον Bekker: γινόμενα Stein

Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς
ναυμαχίης ποιεύμενον, ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βου-
λεύειν ἐκ τῶν Ἀθηνέων, φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει
δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα,
καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι ἢ κατεργάσασθαι τὴν
Ἑλλάδα ἢ αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων
αἰωρηθέντα· πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάσεσθαι
τὴν Ἑλλάδα· λογισάμενος ὦν ταῦτα προσέφερε τὸν λόγον
τόνδε· Δέσποτα, μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν 2
μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος. οὐ
γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶ ἡμῖν, ἀλλ' ἀνδρῶν τε
καὶ ἵππων. σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη
δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται
ἀντιωθῆναι οὔτ' ἐκ τῆς ἠπείρου τῆσδε· οἵ τε ἡμῖν ἠντιώθησαν,
ἔδοσαν δίκας. εἰ μέν νυν δοκέει, αὐτίκα πειρώμεθα τῆς 3
Πελοποννήσου· εἰ δὲ καὶ δοκέει ἐπισχεῖν, παρέχει ποιέειν
ταῦτα. μὴ δὲ δυσθύμει· οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία
ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότε-
ρον εἶναι σοὺς δούλους. μάλιστα μέν νυν ταῦτα ποίεε· εἰ
δ' ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν
στρατιήν, ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν. σὺ Πέρσας, 4
βασιλεῦ, μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι.
οὐδὲν γὰρ ἐν Πέρσῃσί τοι δεδήληται τῶν πρηγμάτων, οὐδὲ
ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί. εἰ δὲ Φοίνικές τε καὶ
Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο, οὐδὲν
πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος. ἤδη ὦν, ἐπειδὴ οὐ 5
Πέρσαι τοι αἴτιοί εἰσι, ἐμοὶ πείθεο· εἴ τοι δέδοκται μὴ παρα-

1 ὀρέων C P 2 δὲ om. A[1] 3 Ἀθηναίων C P[1] R S V 5 κρεῖσσον A B R S V 7 πλέω C[1] ἡ om. R S V κατεργάσεσθαι Cobet : -γάσθαι V : -γάσασθαι rell. 12 τῶν om. R V σφίσι Stein : σφι L 13 κατεργάσασθαι R S V 15 δοκέειν S V 16 παρέχειν C 19 τοὺς R S V ποίεεν S V : ποιέειν R 20 ἀπ-αγαγεῖν R S V 23 Πέρσῃσί τοι Stein olim : Π. τοῖσι A B C P : τοῖσι Π. R S V : Π. τοί τι Valckenaer 24 ἐρεῖς L 27 εἴ τι R μὴ om. C παραμενέειν R S V

μένειν, σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς
ἀπάγων τὸ πολλόν, ἐμὲ δέ σοι χρὴ τὴν Ἑλλάδα παρασχεῖν
δεδουλωμένην, τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξά-
101 μενον. ταῦτα ἀκούσας Ξέρξης ὡς ἐκ κακῶν ἐχάρη τε καὶ
ἥσθη, πρὸς Μαρδόνιόν τε βουλευσάμενος ἔφη ὑποκρινέεσθαι
ὁκότερον ποιήσει τούτων. ὡς δὲ ἐβουλεύετο ἅμα Περσέων
τοῖσι ἐπικλήτοισι, ἔδοξέ οἱ καὶ Ἀρτεμισίην ἐς συμβουλίην
μεταπέμψασθαι, ὅτι πρότερον ἐφαίνετο μούνη νοέουσα τὰ
2 ποιητέα ἦν. ὡς δὲ ἀπίκετο ἡ Ἀρτεμισίη, μεταστησάμενος
τοὺς ἄλλους, τούς τε συμβούλους Περσέων καὶ τοὺς δορυ-
φόρους, ἔλεξε Ξέρξης τάδε· Κελεύει με Μαρδόνιος μένοντα
αὐτοῦ πειρᾶσθαι τῆς Πελοποννήσου, λέγων ὥς μοι Πέρσαι
τε καὶ ὁ πεζὸς στρατὸς οὐδενὸς μεταίτιοι πάθεός εἰσι, ἀλλὰ
3 βουλομένοισί σφι γένοιτ' ἂν ἀπόδεξις. ἐμὲ ὦν ἢ ταῦτα
κελεύει ποιέειν, ἢ αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ἀπολεξά-
μενος τοῦ στρατοῦ παρασχεῖν μοι τὴν Ἑλλάδα δεδουλω-
μένην, αὐτὸν δέ με κελεύει ἀπελαύνειν σὺν τῷ λοιπῷ στρατῷ
4 ἐς ἤθεα τὰ ἐμά. σὺ ὦν ἐμοί (καὶ γὰρ περὶ τῆς ναυμαχίης
εὖ συνεβούλευσας τῆς γενομένης οὐκ ἐῶσα ποιέεσθαι) νῦν
[τε] συμβούλευσον ὁκότερα ποιέων ἐπιτύχω εὖ βουλευσά-
102 μενος. ὁ μὲν ταῦτα συνεβουλεύετο, ἡ δὲ λέγει τάδε·
Βασιλεῦ, χαλεπὸν μέν ἐστι συμβουλευομένῳ τυχεῖν τὰ
ἄριστα εἴπασαν, ἐπὶ μέντοι τοῖσι κατήκουσι πρήγμασι δοκέει
μοι αὐτὸν μέν σε ἀπελαύνειν ὀπίσω, Μαρδόνιον δέ, εἰ ἐθέλει
τε καὶ ὑποδέκεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν σὺν
2 τοῖσι ἐθέλει. τοῦτο μὲν γάρ, ἢν καταστρέψηται τά φησι
θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει, σὸν τὸ ἔργον, ὦ
δέσποτα, γίνεται· οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο· τοῦτο

1 τὰς εωυτοῦ A B: τὰ ἑωυτοῦ S 5 ἀποκρινεῖσθαι L: corr. Bredow 7 ἐπὶ συμβουλὴν P R S V 14 ἀπόδιξις A: ἀπόδειξις R 15 κελεύειν R 17 λυπῶι A[1] B[1] 20 [τε] Krueger: ἄγε Stein: an γε? ποιέω C 22 ⟨τοι⟩ τυχεῖν Stein 25 ὑποδέδεκται R S V καταλειπεῖν B 26 τοῦτο . . . θέλειν om. R 27 θέλειν A[2] B: θέλει A[1] C P: ἐθέλει S V προχωρήσει R S [V]

δέ, ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία
συμφορὴ μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων τῶν
πρηγμάτων περὶ οἶκον τὸν σόν. ἢν γὰρ σύ τε περιῇς καὶ 3
οἶκος ὁ σός, πολλοὺς πολλάκις ἀγῶνας δραμέονται περὶ
σφέων αὐτῶν οἱ Ἕλληνες. Μαρδονίου δέ, ἤν τι πάθῃ,
λόγος οὐδεὶς γίνεται· οὐδέ τι νικῶντες οἱ Ἕλληνες νικῶσι,
δοῦλον σὸν ἀπολέσαντες· σὺ δέ, τῶν εἵνεκα τὸν στόλον
ἐποιήσαο, πυρώσας τὰς Ἀθήνας ἀπελᾷς. ἥσθη τε δὴ τῇ 103
συμβουλῇ Ξέρξης· λέγουσα γὰρ ἐπετύγχανε τά περ αὐτὸς
ἐνόεε. οὐδὲ γὰρ εἰ πάντες καὶ πᾶσαι συνεβούλευον αὐτῷ
μένειν, ἔμενε ἂν δοκέειν ἐμοί· οὕτω καταρρωδήκεε. ἐπαινέ-
σας δὲ τὴν Ἀρτεμισίην ταύτην μὲν ἀποστέλλει ἄγουσαν
αὐτοῦ τοὺς παῖδας ἐς Ἔφεσον· νόθοι γάρ τινες παῖδές οἱ
συνείποντο. συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον, 104
γένος μὲν ἐόντα Πηδασέα, φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν
εὐνούχων παρὰ βασιλέϊ· [οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ
Ἁλικαρνησσοῦ. ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε
συμφέρεται πρῆγμα γίνεσθαι· ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι
τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς
χρόνου ἔσεσθαι χαλεπόν, τότε ἡ ἱερείη αὐτόθι τῆς Ἀθη-
ναίης φύει πώγωνα μέγαν. τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο.
ἐκ τούτων δὴ τῶν Πηδασέων ὁ Ἑρμότιμος ἦν] τῷ μεγίστη 105
τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν.
ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται
Πανιώνιος ἀνὴρ Χῖος, ὃς τὴν ζόην κατεστήσατο ἀπ' ἔργων
ἀνοσιωτάτων· ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους,
ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημά-

1 Μαρδονίης C 2 ἐστι C 3 ⟨τῶν⟩ περὶ Krueger 8 ἐποιήσω L δὴ om. R S V 9 συμβουλίῃ A B C 11 μενέειν C 12 μὲν] τὴν μὲν R S V 13 τοὺς om. A B C 14 συνέσποντο A B : συνέποντο C 16 οἱ . . . ἦν (22) del. Valckenaer 17 -νησοῦ A B τουτέοισι A B C 18 φέρεται P R S V ἀμφικτύοσι R S V 20 ἱρείη P : ἱρέη R S V 25 Παιών. R S V (it. infra) ζωην C R[1] S V κατεκτήσατο Cobet 27 ἐκταμὼν Reiske Σάρδιάς τε καὶ ἐς Ἔφεσον R S V

2 των μεγάλων. παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροί εἰσι
οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχέων. ἄλ-
λους τε δὴ ὁ Πανιώνιος ἐξέταμε πολλούς, ἅτε ποιεύμενος
ἐκ τούτου τὴν ζόην, καὶ δὴ καὶ τοῦτον. καὶ οὐ γὰρ τὰ
πάντα ἐδυστύχεε ὁ Ἑρμότιμος, ἀπικνέεται ἐκ τῶν Σαρδίων
παρὰ βασιλέα μετ' ἄλλων δώρων, χρόνου δὲ προϊόντος πάν-
106 των τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ. ὡς δὲ
τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας
ἐὼν ἐν Σάρδισι, ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ
Ἑρμότιμος ἐς γῆν τῆς Μυσίης, τὴν Χῖοι [μὲν] νέμονται,
Ἀταρνεὺς δὲ καλέεται, εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα.
2 ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους,
πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς δι' ἐκεῖνον ἔχοι ἀγαθά,
δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ
ποιήσει, ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ, ὥστε ὑπο-
δεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ
3 τέκνα καὶ τὴν γυναῖκα. ὡς δὲ ἄρα πανοικίῃ μιν περιέλαβε,
ἔλεγε ὁ Ἑρμότιμος τάδε· Ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα
ἀπ' ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε, τί σε ἐγὼ κακὸν
ἢ αὐτὸς ἢ τῶν ἐμῶν τις ἐργάσατο, ἢ σὲ ἢ τῶν σῶν τινα,
ὅτι με ἀντ' ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι; ἐδόκεές τε
θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε· οἵ σε ποιήσαντα ἀνόσια,
νόμῳ δικαίῳ χρεώμενοι, ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς,
ὥστε σε μὴ μέμψεσθαι τὴν ἀπ' ἐμέο τοι ἐσομένην δίκην.
4 ὡς δέ οἱ ταῦτα ὠνείδισε, ἀχθέντων τῶν παίδων ἐς ὄψιν
ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων, τεσσέρων
ἐόντων, τὰ αἰδοῖα ἀποτάμνειν, ἀναγκαζόμενος δὲ ἐποίεε

2 εἵνεκεν R: -κε V ἐνορχέων P: -χίων ABC: -χιέων RSV 3 ἐξέταμνε RV ποιεόμενος RV 4 ζώην CSV 7 μάλιστα ἐτιμήθη παρὰ βασιλεῖ Ξ. RSV 8 ὥρμα ABCP 9 ἐνθαῦτα δὴ SV: ἐνταῦθα δὶ R 10 τῆς Μυσίης Pingel: τὴν Μυσίην L μὲν om. RSV 11 Ἀταρνέος RSV 12 ἔλεγεν ἄρα πρὸς RSV 15 ποιήσειεν ABCP κομισάμενος RSV οἰκέτας] παῖδας CP 20 ἐμῶν τις σε προγόνων ABCP 23 ἐς om. RSV χεῖρας L omnes 24 μέμψεσθαι Cobet et Madvig: μέμψασθαι L του RSV 25 ὠνείδιζε(ν) CP

ταῦτα· αὐτοῦ τε, ὡς ταῦτα ἐργάσατο, οἱ παῖδες ἀναγκαζό-
μενοι ἀπέταμνον. Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε
τίσις καὶ Ἑρμότιμος.
Ξέρξης δὲ ὡς τοὺς παῖδας ἐπέτρεψε Ἀρτεμισίῃ ἀπάγειν 107
ἐς Ἔφεσον, καλέσας Μαρδόνιον ἐκέλευέ μιν τῆς στρατιῆς
διαλέγειν τοὺς βούλεται, καὶ ποιέειν τοῖσι λόγοισι τὰ ἔργα
πειρώμενον ὅμοια. ταύτην μὲν τὴν ἡμέρην ἐς τοσοῦτον
ἐγίνετο, τῆς δὲ νυκτὸς κελεύσαντος βασιλέος τὰς νέας οἱ
στρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀπῆγον ὀπίσω ἐς τὸν Ἑλλήσ-
ποντον, ὡς τάχεος εἶχε ἕκαστος, διαφυλαξούσας τὰς σχεδίας
πορευθῆναι βασιλέϊ. ἐπεὶ δὲ ἀγχοῦ ἦσαν Ζωστῆρος πλέοντες 2
οἱ βάρβαροι, ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ἠπείρου
ταύτῃ, ἔδοξάν τε νέας εἶναι καὶ ἔφευγον ἐπὶ πολλόν. χρόνῳ
δὲ μαθόντες ὅτι οὐ νέες εἶεν ἀλλ' ἄκραι, συλλεχθέντες ἐκο-
μίζοντο. ὡς δὲ ἡμέρη ἐγίνετο, ὁρῶντες οἱ Ἕλληνες κατὰ 108
χώρην μένοντα τὸν στρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰς νέας
εἶναι περὶ Φάληρον, ἐδόκεόν τε ναυμαχήσειν σφέας παραρ-
τέοντό τε ὡς ἀλεξησόμενοι. ἐπεὶ δὲ ἐπύθοντο τὰς νέας
οἰχωκυίας, αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν. τὸν μέν
νυν ναυτικὸν τὸν Ξέρξεω στρατὸν οὐκ ἐπεῖδον διώξαντες
μέχρι Ἄνδρου, ἐς δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο.
Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τρα- 2
πομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλέειν ἰθέως ἐπὶ τὸν
Ἑλλήσποντον λύσοντας τὰς γεφύρας· Εὐρυβιάδης δὲ τὴν
ἐναντίην ταύτῃ γνώμην ἐτίθετο, λέγων ὡς εἰ λύσουσι τὰς
σχεδίας, τοῦτ' ἂν μέγιστον πάντων σφεῖς κακὸν τὴν Ἑλλάδα

1 ὡς] ὃς C P[1] 2 νυν om. C τε om. R S V 3 καὶ] καὶ ὁ C P 4 Ἀρτ. ἐπέτρ. P : Ἀρτ. ἐπέστρ. C 5 ἐκέλευσέ A B C P 7 τοσοῦτο A B C P 8 ἐγένετο S νῆας R S V 10 ταχέως S ἔσχεν R S V φυλαξούσας R S V 11 πλώ- P R S V 13 ταύτῃ Pingel : ταύτης A B C P : ταύτας R S V νῆας R S V 14 νῆες L 15 ἐγένετο C P ὁρέοντες P R S V : ὁρέωντες C 16 νῆας R S V 18 νῆας R S V 19 ὠχωκυίας S V R (-α) μὲν ναυτικὸν στρατὸν τὸν Ξ. R S V 22 ἐπεδείκνυτο R S V 23 νῆας πλώειν R S V 26 σφεῖς Aldus : σφέας R S V : σφι rell. κακῶν A B C P

3 ἐργασαίατο. εἰ γὰρ ἀναγκασθείη ἀπολαμφθεὶς ὁ Πέρσης
μένειν ἐν τῇ Εὐρώπῃ, πειρῷτο ἂν ἡσυχίην μὴ ἄγειν, ὡς
ἄγοντι μέν οἱ ἡσυχίην οὔτε τι προχωρέειν οἷόν τε ἔσται τῶν
πρηγμάτων οὔτε τις κομιδὴ τὸ ὀπίσω φανήσεται, λιμῷ τέ οἱ
ἡ στρατιὴ διαφθερέεται, ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχο-
μένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔσται προσχωρῆ-
σαι κατὰ πόλις τε καὶ κατὰ ἔθνεα, ἤτοι ἁλισκομένων γε ἢ
πρὸ τούτου ὁμολογεόντων· τροφήν τε ἕξειν σφέας τὸν ἐπέ-
4 τειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν. ἀλλὰ δοκέειν γὰρ
νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρσην·
ἐατέον ὦν εἶναι φεύγειν, ἐς ὃ ἔλθῃ φεύγων ἐς τὴν ἑωυτοῦ·
τὸ ἐνθεῦτεν δὲ περὶ τῆς ἐκείνου ποιέεσθαι ἤδη τὸν ἀγῶνα
ἐκέλευε. ταύτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων
109 τῶν ἄλλων οἱ στρατηγοί. ὡς δὲ ἔμαθε ὅτι οὐ πείσει τούς
γε πολλοὺς πλέειν ἐς τὸν Ἑλλήσποντον ὁ Θεμιστοκλέης,
μεταβαλὼν πρὸς τοὺς Ἀθηναίους (οὗτοι γὰρ μάλιστα ἐκπε-
φευγότων περιημέκτεον, ὁρμέατό τε ἐς τὸν Ἑλλήσποντον
πλέειν καὶ ἐπὶ σφέων αὐτῶν βαλόμενοι, εἰ ὧλλοι μὴ βου-
2 λοίατο) ἔλεγέ σφι τάδε· Καὶ αὐτὸς ἤδη πολλοῖσι παρεγενό-
μην καὶ πολλῷ πλέω ἀκήκοα τοιάδε γενέσθαι, ἄνδρας ἐς
ἀναγκαίην ἀπειληθέντας νενικημένους ἀναμάχεσθαί τε καὶ
ἀναλαμβάνειν τὴν προτέρην κακότητα. ἡμεῖς δέ (εὕρημα
γὰρ εὑρήκαμεν ἡμέας τε αὐτοὺς καὶ τὴν Ἑλλάδα, νέφος
τοσοῦτον ἀνθρώπων ἀνωσάμενοι) μὴ διώκωμεν ἄνδρας φεύ-
3 γοντας. τάδε γὰρ οὐκ ἡμεῖς κατεργασάμεθα, ἀλλὰ θεοί τε
καὶ ἥρωες, οἳ ἐφθόνησαν ἄνδρα ἕνα τῆς τε Ἀσίης καὶ τῆς
Εὐρώπης βασιλεῦσαι, ἐόντα ἀνόσιόν τε καὶ ἀτάσθαλον· ὃς

1 ἐργασαίατο Dindorf: ἐργάσαιτο A B C P V: -σατο R: -σαιντο S 2 ἐν τῇ Ε. μένειν R S V πειρῷ(ι)τ' A B C P 5 ἡ om. A[1] R διαφθαρέεται A B C S V ἐπιχωρέοντι R S V 6 προχωρῆσαι C 7 πόλιάς C R S V 8 ἐπ' ἔτιον R 9 τὸν om. P R S V ἀλλ' οὐ δοκέειν C 10 μένειν C Πέρσεα R S V 11 ἔλθοι A B C 13 δὲ] δὴ P[t] 15 πλώειν R S V 16 πρὸς] ἔλεγε πρὸς R S V 17 ὡρμ. A B C P 18 πλώειν R S V βαλλόμενοι C: βουλόμενοι R S V οἱ ἄλλοι A B C P 19 σφι om. R S V 20 πλείω R S V 24 τοσοῦτο A[c] B C ἀνασωσάμενοι A B C διώκομεν R V

τά τε ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίῳ ἐποιέετο, ἐμπιπράς τε καὶ
καταβάλλων τῶν θεῶν τὰ ἀγάλματα· ὃς καὶ τὴν θάλασσαν
ἀπεμαστίγωσε πέδας τε κατῆκε. ἀλλ' εὖ γὰρ ἔχει ἐς τὸ 4
παρεὸν ἡμῖν νῦν μὲν ἐν τῇ Ἑλλάδι καταμείναντας ἡμέων τε
αὐτῶν ἐπιμεληθῆναι καὶ τῶν οἰκετέων· καί τις οἰκίην τε
ἀναπλασάσθω καὶ σπόρου ἀνακῶς ἐχέτω, παντελέως ἀπελά-
σας τὸν βάρβαρον· ἅμα δὲ τῷ ἔαρι καταπλέωμεν ἐπὶ Ἑλ-
λησπόντου καὶ Ἰωνίης. ταῦτα ἔλεγε ἀποθήκην μέλλων ποιή- 5
σεσθαι ἐς τὸν Πέρσην, ἵνα ἢν ἄρα τί μιν καταλαμβάνῃ πρὸς
Ἀθηναίων πάθος, ἔχῃ ἀποστροφήν· τά περ ὦν καὶ ἐγένετο.
Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε, Ἀθηναῖοι δὲ 110
ἐπείθοντο· ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς
ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ εὔβουλος, πάντως ἕτοιμοι
ἦσαν λέγοντι πείθεσθαι. ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι 2
ἦσαν, αὐτίκα μετὰ ταῦτα ὁ Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε
ἔχοντας πλοῖον, τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον
ἀπικομένοισι τὰ αὐτὸς ἐνετείλατο βασιλέϊ φράσαι· τῶν καὶ
Σίκιννος ὁ οἰκέτης αὖτις ἐγένετο· οἳ ἐπείτε ἀπίκοντο πρὸς
τὴν Ἀττικήν, οἱ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ, Σίκιννος δὲ
ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε· Ἔπεμψέ με Θεμιστοκλέης 3
ὁ Νεοκλέος, στρατηγὸς μὲν Ἀθηναίων, ἀνὴρ δὲ τῶν συμμά-
χων πάντων ἄριστος καὶ σοφώτατος, φράσοντά τοι ὅτι
Θεμιστοκλέης ὁ Ἀθηναῖος σοὶ βουλόμενος ὑποργέειν ἔσχε
τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν
Ἑλλησπόντῳ γεφύρας λύειν. καὶ νῦν κατ' ἡσυχίην πολλὴν
κομίζεο. οἱ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω· οἱ δὲ 111

1 pr. τε om. P(?) R S V ἐμπιπρείς A B: ἐμπιπρῇς C 3 παῖδας P[1] ἔχει om. S V 4 καταμείναντες R S V P[c] 5 αὐτέων A B C 6 σπόρους C παντελῶς C P R S V 7 Ἑλλήσποντον C 9 ποιήσασθαι B R S V Πέρσεα R S V ἢν] εἰ C 10 ἔχει R V οὖν R V 14 οἱ om. R S V ἀνεγνωσμένη R 15 ὁ om. R S V 16 ἐπίστευσε R S V 17 ἀπικεομένοισι C: ἀπικνεομ. A B τὰ αὐτὸς] τούτοισιν R V: ὧν τ. S 18 ἐπειδὴ P R S V 19 Σίκυννος C: Σίκινος R 20 Ξέρξεα R S V 22 ὅτι] ὁ C 23 ὁ] τοι R S V σοὶ om. R S V: σὺ C ὑπουργέειν C P R S V 24 νῆας R S V 26 ἀπέπλωον R S V

Ἕλληνες, ἐπείτε σφι ἀπέδοξε μήτ᾽ ἐπιδιώκειν ἔτι προσωτέρω τῶν βαρβάρων τὰς νέας μήτε πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον, τὴν Ἄνδρον περικατέατο
2 ἐξελεῖν ἐθέλοντες. πρῶτοι γὰρ Ἄνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν, ἀλλὰ προϊσχομένου Θεμιστοκλέος λόγον τόνδε, ὡς ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺς ἔχοντες δύο θεοὺς μεγάλους, Πειθώ τε καὶ Ἀναγκαίην, οὕτω τέ σφι κάρτα δοτέα εἶναι χρήματα, ὑπεκρίναντο πρὸς ταῦτα λέγοντες ὡς κατὰ λόγον ἦσαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονες, ⟨αἳ⟩ καὶ θεῶν χρηστῶν
3 ἥκοιεν εὖ· ἐπεὶ Ἀνδρίους γε εἶναι γεωπείνας ἐς τὰ μέγιστα ἀνήκοντας, καὶ θεοὺς δύο ἀχρήστους οὐκ ἐκλείπειν σφέων τὴν νῆσον ἀλλ᾽ αἰεὶ φιλοχωρέειν, Πενίην τε καὶ Ἀμηχανίην, καὶ τούτων τῶν θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα· οὐδέκοτε γὰρ ⟨ἂν⟩ τῆς ἑωυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δύναμιν εἶναι κρέσσω. οὗτοι μὲν δὴ ταῦτα ὑποκρινάμενοι
112 καὶ οὐ δόντες χρήματα ἐπολιορκέοντο. Θεμιστοκλέης δέ, οὐ γὰρ ἐπαύετο πλεονεκτέων, ἐσπέμπων ἐς τὰς ἄλλας νήσους ἀπειλητηρίους λόγους αἴτεε χρήματα διὰ τῶν αὐτῶν ἀγγέλων [χρεώμενος] τοῖσι καὶ πρὸς βασιλέα ἐχρήσατο, λέγων ὡς εἰ μὴ δώσουσι τὸ αἰτεόμενον, ἐπάξει τὴν στρατιὴν τῶν Ἑλ-
2 λήνων καὶ πολιορκέων ἐξαιρήσει. λέγων ταῦτα συνέλεγε χρήματα μεγάλα παρὰ Καρυστίων τε καὶ Παρίων, οἳ πυνθανόμενοι τήν τε Ἄνδρον ὡς πολιορκέοιτο διότι ἐμήδισε, καὶ Θεμιστοκλέα ὡς εἴη ἐν αἴνῃ μεγίστῃ τῶν στρατηγῶν, δείσαντες ταῦτα ἔπεμπον χρήματα. εἰ δὲ δή τινες καὶ ἄλλοι

2 νῆας μήτ᾽ ἐπιπλώειν R S V 3 περιεκατέατο C P 4 ἐξελέειν R S V 5 χρήματα . . . Θεμιστ. om. R 6 τὸν λόγον τόνδε R S V 7 μεγάλας Richards 9 τάδε R S V ἀρα ἦσαν Ἀθῆναι R S V 10 αἳ add. Stein 11 γεωπίνας A B[1] R V μάλιστα P solus 12 χρηστοὺς R S V ἐλείπειν A[1] B 14 ἐπηβούλους C : ἐπιβούλους R S V 15 ἂν add. Dobree 17 τὰ χρήματα A B C 19 αἴτε ἐχρ. R 20 χρεώμενος dell. Cobet et Madvig λόγοισι τοῖσι P R S V βασιλέα] Ἀνδρίους P R S V 21 ἐπάξειν C : ἀπάξει R S V 22 ἐξαιρῆσαι C λέγων ⟨ὢν⟩ Schaefer 23 τε om. R S V 25 αἴνῃ] τιμῇ R S V 26 ἄλλων νησιωτέων ἔδοσαν R S V

ἔδοσαν νησιωτέων, οὐκ ἔχω εἰπεῖν· δοκέω δέ τινας καὶ
ἄλλους δοῦναι καὶ οὐ τούτους μούνους. καίτοι Καρυστίοισί 3
γε οὐδὲν τούτου εἵνεκα τοῦ κακοῦ ὑπερβολὴ ἐγένετο· Πάριοι
δὲ Θεμιστοκλέα χρήμασι ἱλασάμενοι διέφυγον τὸ στράτευμα.
Θεμιστοκλέης μέν νυν ἐξ Ἄνδρου ὁρμώμενος χρήματα παρὰ
νησιωτέων ἐκτᾶτο λάθρῃ τῶν ἄλλων στρατηγῶν.

Οἱ δ' ἀμφὶ Ξέρξην ἐπισχόντες ὀλίγας ἡμέρας μετὰ τὴν 113
ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν. ἔδοξε
γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα, ἅμα δὲ ἀνωρίῃ
εἶναι τοῦ ἔτεος πολεμέειν, χειμερίσαι τε ἄμεινον εἶναι ἐν
Θεσσαλίῃ, καὶ ἔπειτα ἅμα τῷ ἔαρι πειρᾶσθαι τῆς Πελοπον-
νήσου. ὡς δὲ ἀπίκατο ἐς τὴν Θεσσαλίην, ἐνθαῦτα Μαρδόνιος 2
ἐξελέγετο πρώτους μὲν τοὺς Πέρσας πάντας τοὺς ἀθανάτους
καλεομένους, πλὴν Ὑδάρνεος τοῦ στρατηγοῦ (οὗτος γὰρ οὐκ
ἔφη λείψεσθαι βασιλέος), μετὰ δὲ τῶν ἄλλων Περσέων τοὺς
θωρηκοφόρους καὶ τὴν ἵππον τὴν χιλίην, καὶ Μήδους τε καὶ
Σάκας καὶ Βακτρίους τε καὶ Ἰνδούς, καὶ τὸν πεζὸν καὶ τὴν
ἵππον. ταῦτα μὲν ἔθνεα ὅλα εἵλετο, ἐκ δὲ τῶν ἄλλων 3
συμμάχων ἐξελέγετο κατ' ὀλίγους, τοῖσι εἴδεά τε ὑπῆρχε
διαλέγων καὶ εἴ τέοισί τι χρηστὸν συνῄδεε πεποιημένον· ἐν
δὲ πλεῖστον ἔθνος Πέρσας αἱρέετο, ἄνδρας στρεπτοφόρους τε
καὶ ψελιοφόρους, ἐπὶ δὲ Μήδους. οὗτοι δὲ πλῆθος μὲν οὐκ
ἐλάσσονες ἦσαν τῶν Περσέων, ῥώμῃ δὲ ἥσσονες· ὥστε
σύμπαντας τριήκοντα μυριάδας γενέσθαι σὺν ἱππεῦσι. ἐν δὲ 114
τούτῳ τῷ χρόνῳ, ἐν τῷ Μαρδόνιός τε τὴν στρατιὴν διέκρινε
καὶ Ξέρξης ἦν περὶ Θεσσαλίην, χρηστήριον ἐληλύθεε ἐκ
Δελφῶν Λακεδαιμονίοισι, Ξέρξην αἰτέειν δίκας τοῦ Λεωνίδεω

1 εἶπαι R S V 3 γε om. P R S V οὐδὲ A¹ εἵνεκε R V : -κεν S 4 ἔφυγον A B C 5 ὁρμεόμενος P R S V : -εώμενος C 6 ἐκτέατο A B C : ἐκτέετο rell. 7 Ξέρξεα P R S V ἡμέρας ὀλίγας A B 9 γὰρ καὶ C ἀνωρίην P R S V 12 ἀπίκετο R S V : ἀπικέατο P 13 τοὺς om. C P Πέρσας πάντας] μυρίους Πέρσας R S V 15 λήψεσθαι C¹ R V 17 τε om. P R S V 18 ἵππον] ἄλλην ἵππον A B C P εἵλατο R S V ἄλλων om. A B C P¹ 20 εἰ τέοισί τε C : εἴ τί οἱ R S V συνείδεε A B C R S V ἐν A B¹ : ἓν C P 22 τὸ πλῆθος A B C 27 Ξέρξεα R S V

φόνου καὶ τὸ διδόμενον ἐξ ἐκείνου δέκεσθαι. πέμπουσι δὴ κήρυκα τὴν ταχίστην Σπαρτιῆται, ὃς ἐπειδὴ κατέλαβε ἐοῦσαν ἔτι πᾶσαν τὴν στρατιὴν ἐν Θεσσαλίῃ, ἐλθὼν ἐς ὄψιν τὴν
2 Ξέρξεω ἔλεγε τάδε· Ὦ βασιλεῦ Μήδων, Λακεδαιμόνιοί τέ σε καὶ Ἡρακλεῖδαι οἱ ἀπὸ Σπάρτης αἰτέουσι φόνου δίκας, ὅτι σφέων τὸν βασιλέα ἀπέκτεινας ῥυόμενον τὴν Ἑλλάδα. ὁ δὲ γελάσας τε καὶ κατασχὼν πολλὸν χρόνον, ὥς οἱ ἐτύγχανε παρεστεὼς Μαρδόνιος, δεικνὺς ἐς τοῦτον εἶπε· Τοιγάρ σφι Μαρδόνιος ὅδε δίκας δώσει τοιαύτας οἵας ἐκείνοισι πρέπει.
115 ὁ μὲν δὴ δεξάμενος τὸ ῥηθὲν ἀπαλλάσσετο, Ξέρξης δὲ Μαρδόνιον ἐν Θεσσαλίῃ καταλιπὼν αὐτὸς ἐπορεύετο κατὰ τάχος ἐς τὸν Ἑλλήσποντον καὶ ἀπικνέεται ἐς τὸν πόρον τῆς διαβάσιος ἐν πέντε καὶ τεσσεράκοντα ἡμέρῃσι, ἀπάγων
2 τῆς στρατιῆς οὐδὲν μέρος ὡς εἰπεῖν. ὅκου δὲ πορευόμενοι γινοίατο καὶ κατ' οὕστινας ἀνθρώπους, τὸν τούτων καρπὸν ἁρπάζοντες ἐσιτέοντο· εἰ δὲ καρπὸν μηδένα εὕροιεν, οἱ δὲ τὴν ποίην τὴν ἐκ τῆς γῆς ἀναφυομένην καὶ τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες κατήσθιον, ὁμοίως τῶν τε ἡμέρων καὶ τῶν ἀγρίων, καὶ ἔλειπον οὐδέν·
3 ταῦτα δ' ἐποίεον ὑπὸ λιμοῦ. ἐπιλαβὼν δὲ λοιμός τε τὸν στρατὸν καὶ δυσεντερίη κατ' ὁδὸν ἔφθειρε. τοὺς δὲ καὶ νοσέοντας αὐτῶν κατέλειπε, ἐπιτάσσων τῇσι πόλισι, ἵνα ἑκάστοτε γίνοιτο ἐλαύνων, μελεδαίνειν τε καὶ τρέφειν, ἐν Θεσσαλίῃ τέ τινας καὶ ἐν Σίρι τῆς Παιονίης καὶ ἐν Μακε-
4 δονίῃ. ἔνθα καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διός, ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε, ἀπιὼν οὐκ ἀπέλαβε, ἀλλὰ δόντες οἱ Παίονες τοῖσι Θρήιξι ἀπαιτέοντος Ξέρξεω ἔφασαν νεμομένας ἁρπασθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰς πηγὰς τοῦ

5 αἰτέουσα R V[1] 7 οἱ om. S V ἔτυχε R S V 8 τοιγάρτοι S V 13 ἐν om. R S V τεσσαρ. C R V 15 καὶ . . ἀνθρώπους del. Krueger καρ ἀναρπάζοντες R : καρπὸν ἀναρπ. S V 16 ἐσιτεύοντο C 17 δένδρων R S V τῶν R 18 τὰ] κατὰ R 19 ἔλιπον A B C 21 διέφθειρε S 22 αὐτέων R S V κατέλειπον C[1] 23 ἑκάστοθι R S V τε om. A B C 27 Ξέρξεω . . . Θρηίκων om. S V 28 ἁρπαχθῆναι L Θρηίκων τῶν C quoque πηγὰς om. R

Στρυμόνος οἰκημένων. ἔνθα καὶ ὁ τῶν Βισαλτέων βασιλεὺς 116
γῆς τε τῆς Κρηστωνικῆς Θρῆιξ ἔργον ὑπερφυὲς ἐργάσατο·
ὃς οὔτε αὐτὸς ἔφη τῷ Ξέρξῃ ἑκὼν εἶναι δουλεύσειν, ἀλλ'
οἴχετο ἄνω ἐς τὸ ὄρος τὴν Ῥοδόπην, τοῖσί τε παισὶ ἀπη-
γόρευε μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα. οἱ δὲ ἀλογή- 2
σαντες, ἢ ἄλλως σφι θυμὸς ἐγένετο θεήσασθαι τὸν πόλεμον,
ἐστρατεύοντο ἅμα τῷ Πέρσῃ. ἐπεὶ δὲ ἀνεχώρησαν ἀσινέες
πάντες ἓξ ἐόντες, ἐξώρυξε αὐτῶν ὁ πατὴρ τοὺς ὀφθαλμοὺς
διὰ τὴν αἰτίην ταύτην. καὶ οὗτοι μὲν τοῦτον τὸν μισθὸν 117
ἔλαβον· οἱ δὲ Πέρσαι ὡς ἐκ τῆς Θρηίκης πορευόμενοι ἀπί-
κοντο ἐπὶ τὸν πόρον, ἐπειγόμενοι τὸν Ἑλλήσποντον τῇσι
νηυσὶ διέβησαν ἐς Ἄβυδον· τὰς γὰρ σχεδίας οὐκ εὗρον ἔτι
ἐντεταμένας ἀλλ' ὑπὸ χειμῶνος διαλελυμένας. ἐνθαῦτα δὲ 2
κατεχόμενοι σιτία [τε] πλέω ἢ κατ' ὁδὸν ἐλάγχανον, οὐδένα τε
κόσμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντες ἀπέθνῃσκον
τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί. οἱ δὲ λοιποὶ ἅμα Ξέρξῃ
ἀπικνέονται ἐς Σάρδις. ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγό- 118
μενος, ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο
ἐπ' Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι
διεχρᾶτο, ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτρέπει ἀπάγειν
ἐς τὸν Ἑλλήσποντον, αὐτὸς δ' ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς
ἐκομίζετο ἐς τὴν Ἀσίην. πλέοντα δέ μιν ἄνεμον Στρυ- 2
μονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην. καὶ δὴ μᾶλλον γάρ
τι χειμαίνεσθαι, γεμούσης τῆς νεὸς ὥστε ἐπὶ τοῦ καταστρώ-
ματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζο-
μένων, ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι
βώσαντα τὸν κυβερνήτην εἴ τις ἔστι σφι σωτηρίη. καὶ τὸν 3
εἶπαι· Δέσποτα, οὐκ ἔστι οὐδεμία, εἰ μὴ τούτων ἀπαλλαγή

2 Κρηστονικῆς R Θρῆιξ del. Stein 3 τῷ om. R S V 4 ᾤχετο A B C 6 θηήσασθαι R V 7 τῶ Ξέρξῃ R S V 8 αὐτέων R S V 12 οὐχ R V 13 ἐντεταγμένας A[1] C 14 τε om. P R S V 18 Ἀθηναίων B C R S V 19 ἐνθεῦτεν om. R S V 20 διεχρῆτο A B C: διεχρέετο rell. 21 νεὼς C: νηὸς R S V (it. 24) 22 πλώ- R S V 24 τοι S V 27 κυβερνήτεα R S V (it. infra) σφι om. P 28 εἰ] ἢν R S V

τις γένηται τῶν πολλῶν ἐπιβατέων. καὶ Ξέρξην λέγεται
ἀκούσαντα ταῦτα εἰπεῖν· Ἄνδρες Πέρσαι, νῦν τις διαδεξάτω
ὑμέων βασιλέος κηδόμενος· ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ ἡ
4 σωτηρίη. τὸν μὲν ταῦτα λέγειν, τοὺς δὲ προσκυνέοντας
ἐκπηδᾶν ἐς τὴν θάλασσαν, καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω
δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην. ὡς δὲ ἐκβῆναι τάχιστα ἐς
γῆν τὸν Ξέρξην, ποιῆσαι τοιόνδε· ὅτι μὲν ἔσωσε βασιλέος
τὴν ψυχήν, δωρήσασθαι χρυσέῳ στεφάνῳ τὸν κυβερνήτην,
ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε, ἀποταμεῖν τὴν κεφαλὴν
119 αὐτοῦ. οὗτος δὲ ἄλλος λέγεται λόγος περὶ τοῦ Ξέρξεω
νόστου, οὐδαμῶς ἔμοιγε πιστός, οὔτε ἄλλως οὔτε τὸ Περ-
σέων τοῦτο πάθος. εἰ γὰρ δὴ ταῦτα οὕτως εἰρέθη ἐκ τοῦ
κυβερνήτεω πρὸς Ξέρξην, ἐν μυρίῃσι γνώμῃσι μίαν οὐκ ἔχω
ἀντίξοον μὴ οὐκ ἂν ποιῆσαι βασιλέα τοιόνδε, τοὺς μὲν ἐκ
τοῦ καταστρώματος καταβιβάσαι ἐς κοίλην νέα, ἐόντας
Πέρσας καὶ Περσέων τοὺς πρώτους, τῶν δ' ἐρετέων ἐόντων
Φοινίκων ὅκως οὐκ ἂν ἴσον πλῆθος τοῖσι Πέρσῃσι ἐξέβαλε
ἐς τὴν θάλασσαν. ἀλλ' ὁ μέν, ὡς καὶ πρότερόν μοι εἴρηται,
ὁδῷ χρεώμενος ἅμα τῷ ἄλλῳ στρατῷ ἀπενόστησε ἐς τὴν
120 Ἀσίην. μέγα δὲ καὶ τόδε μαρτύριον· φαίνεται γὰρ Ξέρξης
ἐν τῇ ὀπίσω κομιδῇ ἀπικόμενος ἐς Ἄβδηρα καὶ ξεινίην τέ
σφι συνθέμενος καὶ δωρησάμενος αὐτοὺς ἀκινάκῃ τε
χρυσέῳ καὶ τιήρῃ χρυσοπάστῳ. καὶ ὡς αὐτοὶ λέγουσι
Ἀβδηρῖται, λέγοντες ἔμοιγε οὐδαμῶς πιστά, πρῶτον ἐλύ-
σατο τὴν ζώνην φεύγων ἐξ Ἀθηνέων ὀπίσω, ὡς ἐν ἀδείῃ
ἐών. τὰ δὲ Ἄβδηρα ἵδρυται πρὸς τοῦ Ἑλλησπόντου

1 Ξέρξεα RSV 2 εἶπαι PRSV (-ε) 3 ἔοικεν RSV ἡ om. RSV 5 ἐκπηδέειν RSV ἐπικουφισθῆναι C[t] 7 Ξέρξεα RSV 8 χρυσέῃ στεφάνῃ ABCP 10 ἄλλως ABCPS λέγεται ὁ λόγος CPS: λόγος λέγεται RV 11 ἄλλος ABCP τὸ post τοῦτο RSV 12 ἠρέθη C: ἐρρήθη P: ἐρρέθη RSV 13 τὸν Ξέρξεα RSV ἔξω? Krueger 14 μὴ om. RSV ἐκ] ἐπὶ ABCP 15 νῆα RSV 16 τῶν] καὶ τῶν RSV ἐρετρίων R: ἐρετριεων SV 17 κῶς Pingel 18 μοι AB soli 21 ξενίην RSV 22 τε om. RSV 23 τιήρει AB: τριήρει CP 24 οὐδαμῶς ἔμοιγε RSV 25 Ἀθηναίων BCR[1]SV

μᾶλλον τοῦ Στρυμόνος καὶ τῆς Ἠιόνος, ὅθεν δή μίν φασι ἐπιβῆναι ἐπὶ τὴν νέα.

Οἱ δὲ Ἕλληνες ἐπείτε οὐκ οἷοί τε ἐγίνοντο ἐξελεῖν τὴν 121
Ἄνδρον, τραπόμενοι ἐς Κάρυστον καὶ δηιώσαντες αὐτῶν τὴν χώρην ἀπαλλάσσοντο ἐς Σαλαμῖνα. πρῶτα μέν νυν τοῖσι θεοῖσι ἐξεῖλον ἀκροθίνια ἄλλα τε καὶ τριήρεας τρεῖς Φοινίσσας, τὴν μὲν ἐς Ἰσθμὸν ἀναθεῖναι, ἥ περ ἔτι καὶ ἐς ἐμὲ ἦν, τὴν δὲ ἐπὶ Σούνιον, τὴν δὲ τῷ Αἴαντι αὐτοῦ ἐς
Σαλαμῖνα. μετὰ δὲ τοῦτο διεδάσαντο τὴν ληίην καὶ τὰ 2
ἀκροθίνια ἀπέπεμψαν ἐς Δελφούς, ἐκ τῶν ἐγένετο ἀνδριὰς ἔχων ἐν τῇ χειρὶ ἀκρωτήριον νεός, ἐὼν μέγαθος δυώδεκα πήχεων· ἕστηκε δὲ οὗτος τῇ περ ὁ Μακεδὼν Ἀλέξανδρος ὁ
χρύσεος. πέμψαντες δὲ ἀκροθίνια οἱ Ἕλληνες ἐς Δελφοὺς 122
ἐπειρώτων τὸν θεὸν κοινῇ εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια. ὁ δὲ παρ᾽ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρὰ Αἰγινητέων δὲ οὔ, ἀλλὰ ἀπαίτεε αὐτοὺς τὰ ἀριστήια τῆς ἐν Σαλαμῖνι ναυμαχίης. Αἰγινῆται δὲ πυθόμενοι ἀνέθεσαν ἀστέρας χρυσέους, οἳ ἐπὶ ἱστοῦ χαλκέου ἑστᾶσι τρεῖς
ἐπὶ τῆς γωνίης, ἀγχοτάτω τοῦ Κροίσου κρητῆρος. μετὰ δὲ 123
τὴν διαίρεσιν τῆς ληίης ἔπλεον οἱ Ἕλληνες ἐς τὸν Ἰσθμὸν ἀριστήια δώσοντες τῷ ἀξιωτάτῳ γενομένῳ Ἑλλήνων ἀνὰ τὸν
πόλεμον τοῦτον. ὡς δὲ ἀπικόμενοι οἱ στρατηγοὶ διέφερον 2
τὰς ψήφους ἐπὶ τοῦ Ποσειδέωνος τῷ βωμῷ, τὸν πρῶτον καὶ τὸν δεύτερον κρίνοντες ἐκ πάντων, ἐνθαῦτα πᾶς τις αὐτῶν ἑωυτῷ ἐτίθετο τὴν ψῆφον, αὐτὸς ἕκαστος δοκέων ἄριστος γενέσθαι, δεύτερα δὲ οἱ πολλοὶ συνεξέπιπτον Θεμιστοκλέα κρίνοντες. οἱ μὲν δὴ ἐμουνοῦντο, Θεμιστοκλέης δὲ δευτε-

1 μᾶλλον ἢ A B C P 2 νῆα R S V: post hoc verbum λείπουσι στίχοι εἴκοσι add. B[m] 3 ἐγένοντο C P ἐξελέειν R S V 7 καὶ om. C 9 τὰ om. R S V 10 ἔπεμψαν R S V 11 ἀκρωτ. ἐν τῇ χειρὶ R S V νεὼς C P R S V δυωκαίδεκα A B C 12 ἕστηκε S V: εστήκεε A B C P: ἔστη R 14 ἐπηρώτων C P (non R) 19 Κροίσου P: Κροίσεω A B C: χρυσοῦ R S V 20 ἔπλωον R S V 22 διέφερον Herwerden: διένεμον A B C: διενέμοντο P: ἔφερον R S V 24 αὐτῶν om. R S V 26 δὲ om. C ξυνεξ. R S V 27 ἐμουνοῦτο A[1]: ἐμυοῦντο C

124 ρείοισι ὑπερεβάλλετο πολλόν. οὐ βουλομένων δὲ ταῦτα
κρίνειν τῶν Ἑλλήνων φθόνῳ, ἀλλ' ἀποπλεόντων ἑκάστων ἐς
τὴν ἑωυτῶν ἀκρίτων, ὅμως Θεμιστοκλέης ἐβώσθη τε καὶ
ἐδοξώθη εἶναι ἀνὴρ πολλὸν Ἑλλήνων σοφώτατος ἀνὰ πᾶσαν
2 τὴν Ἑλλάδα. ὅτι δὲ νικῶν οὐκ ἐτιμήθη πρὸς τῶν ἐν
Σαλαμῖνι ναυμαχησάντων, αὐτίκα μετὰ ταῦτα ἐς Λακεδαί-
μονα ἀπίκετο θέλων τιμηθῆναι· καί μιν Λακεδαιμόνιοι καλῶς
μὲν ὑπεδέξαντο, μεγάλως δὲ ἐτίμησαν. ἀριστήια μέν νυν
ἔδοσαν Εὐρυβιάδῃ ἐλαίης στέφανον, σοφίης δὲ καὶ δεξιό-
τητος Θεμιστοκλέϊ, καὶ τούτῳ στέφανον ἐλαίης· ἐδωρή-
3 σαντό τέ μιν ὄχῳ τῷ ἐν Σπάρτῃ καλλιστεύοντι. αἰνέσαντες
δὲ πολλά, προέπεμψαν ἀπιόντα τριηκόσιοι Σπαρτιητέων
λογάδες, οὗτοι οἵ περ ἱππέες καλέονται, μέχρι οὔρων τῶν
Τεγεητικῶν. μοῦνον δὴ τοῦτον πάντων ἀνθρώπων τῶν ἡμεῖς
125 ἴδμεν Σπαρτιῆται προέπεμψαν. ὡς δὲ ἐκ τῆς Λακεδαίμονος
ἀπίκετο ἐς τὰς Ἀθήνας, ἐνθαῦτα Τιμόδημος Ἀφιδναῖος, τῶν
ἐχθρῶν μὲν τῶν Θεμιστοκλέος ἐών, ἄλλως δὲ οὐ τῶν ἐπι-
φανέων ἀνδρῶν, φθόνῳ καταμαργέων ἐνείκεε τὸν Θεμι-
στοκλέα, τὴν ἐς Λακεδαίμονα ἄπιξιν προφέρων, ὡς διὰ τὰς
Ἀθήνας ἔχοι τὰ γέρεα τὰ παρὰ Λακεδαιμονίων, ἀλλ' οὐ δι'
2 ἑωυτόν. ὁ δέ, ἐπείτε οὐκ ἐπαύετο λέγων ταῦτα ὁ Τιμό-
δημος, εἶπε· Οὕτω ἔχει τοι· οὔτ' ἂν ἐγὼ ἐὼν Βελβινίτης
ἐτιμήθην οὕτω πρὸς Σπαρτιητέων, οὔτ' ἂν σύ, ὤνθρωπε, ἐὼν
Ἀθηναῖος.

126 Ταῦτα μέν νυν ἐς τοσοῦτον ἐγένετο, Ἀρτάβαζος δὲ ὁ
Φαρνάκεος, ἀνὴρ ἐν Πέρσῃσι λόγιμος καὶ πρόσθε ἐών, ἐκ δὲ
τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενος, ἔχων ἓξ μυριάδας

1 ὑπερέβαλλε RSV 2 -πλω- RSV 3 ἐβοήθη C 4 πολλῶν BC 8 ἐτιμήθησαν C 9 ἔδοσαν ⟨ἀνδρηίης μὲν⟩ Cobet coll. Plut. Them. 17 11 δέ CP καλλιστεύσαντι ABCP 12 ἀνιόντα P 14 τούτων R 16 Ἀθηναῖος RSV 17 μὲν om. RSV 18 ἀνδρῶν R quoque καταμαρπτέων ABC γρ. P[m] 19 Σπάρτην RSV 20 ἔχει S 21 ἑωυτῶν B 23 οὔτε σύ RSV 25 νυν om. ABC τοσοῦτο ABCP 26 πρόσθεν RV

στρατοῦ τοῦ Μαρδόνιος ἐξελέξατο, προέπεμπε βασιλέα μέχρι
τοῦ πόρου. ὡς δὲ ὁ μὲν ἦν ἐν τῇ Ἀσίῃ, ὁ δὲ ὀπίσω 2
πορευόμενος κατὰ τὴν Παλλήνην ἐγίνετο, ἅτε Μαρδονίου τε χειμερίζοντος περὶ Θεσσαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγων αὐτὸς ἥκειν ἐς τὸ ἄλλο στρατόπεδον, οὐκ ἐδικαίου ἐντυχὼν ἀπεστεῶσι Ποτειδαιήτῃσι μὴ οὐκ
ἐξανδραποδίσασθαί σφεας. οἱ γὰρ Ποτειδαιῆται, ὡς βασι- 3
λεὺς παρεξεληλάκεε καὶ ὁ ναυτικὸς τοῖσι Πέρσῃσι οἰχώκεε φεύγων ἐκ Σαλαμῖνος, ἐκ τοῦ φανεροῦ ἀπέστασαν ἀπὸ τῶν βαρβάρων· ὡς δὲ καὶ ὦλλοι οἱ τὴν Παλλήνην ἔχοντες.
ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτείδαιαν. ὑπ- 127
οπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος, καὶ ταύτην ἐπολιόρκεε· εἶχον δὲ αὐτὴν Βοττιαῖοι οἱ ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων. ἐπεὶ δέ σφεας εἷλε πολιορκέων, κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην, τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ, καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον.
ἐξελὼν δὲ ταύτην ὁ Ἀρτάβαζος τῇ Ποτειδαίῃ ἐντεταμένως 128
προσεῖχε, προσέχοντι δέ οἱ προθύμως συντίθεται προδοσίην Τιμόξεινος ὁ τῶν Σκιωναίων στρατηγός, ὅντινα μὲν τρόπον ἀρχήν, ἔγωγε οὐκ ἔχω εἰπεῖν (οὐ γὰρ ὦν λέγεται), τέλος μέντοι τοιάδε ἐγίνετο· ὅκως βυβλίον γράψειε ἢ Τιμόξεινος ἐθέλων παρὰ Ἀρτάβαζον πέμψαι ἢ Ἀρτάβαζος παρὰ Τιμόξεινον, τοξεύματος παρὰ τὰς γλυφίδας περιειλίξαντες καὶ πτερώ-
σαντες τὸ βυβλίον ἐτόξευον ἐς συγκείμενον χωρίον. ἐπάϊστος 2
δὲ ἐγένετο ὁ Τιμόξεινος προδιδοὺς τὴν Ποτείδαιαν· τοξεύων γὰρ ὁ Ἀρτάβαζος ἐς τὸ συγκείμενον, ἁμαρτὼν τοῦ χωρίου

2 ἦν om. A B C 3 ἐγένετο S 5 κατεπείγων αὐτὸς Pingel: κατεπείγοντος L 6 Ποτιδ. L (it. infra) 9 ἀπέστησαν C 10 οἱ ἄλλοι A B C P οἱ om. C 11 ὁ Ἀρτάβαζος C τὴν … ἐπολιόρκεε om. C -δαίην R S V 13 οἱ om. A B C P 15 λειμῶνα Pingel 16 Τορωναίῳ om. A B C ἐπιτρέπειν A B C 18 ἐντεταγμένως C 20 Τιμόξεν. R S V (it. infra) 22 βιβλίον P (it. infra) θέλων R S V 24 παρὰ] περὶ Valckenaer ex Aen. Tact. 31 γλαφίδας R 26 ἐγίνετο A B C 27 ὁ om. R S V χώρου R V

τούτου βάλλει ἀνδρὸς Ποτειδαιήτεω τὸν ὦμον, τὸν δὲ βλη-
θέντα περιέδραμε ὅμιλος, οἷα φιλέει γίνεσθαι ἐν πολέμῳ, οἳ
αὐτίκα τὸ τόξευμα λαβόντες, ὡς ἔμαθον τὸ βυβλίον, ἔφερον
ἐπὶ τοὺς στρατηγούς· παρῆν δὲ καὶ τῶν ἄλλων Παλληναίων
3 συμμαχίη. τοῖσι δὲ στρατηγοῖσι ἐπιλεξαμένοισι τὸ βυβλίον
καὶ μαθοῦσι τὸν αἴτιον τῆς προδοσίης ἔδοξε μὴ καταπλῆξαι
Τιμόξεινον προδοσίῃ τῆς Σκιωναίων πόλιος εἵνεκα, μὴ
νομιζοίατο εἶναι Σκιωναῖοι ἐς τὸν μετέπειτα χρόνον αἰεὶ
129 προδόται. ὁ μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάϊστος ἐγεγόνεε· Ἀρτα-
βάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες, γίνεται
ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν.
ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν
2 Παλλήνην. ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν, ἔτι
δὲ τρεῖς ὑπόλοιποι ἦσαν, τὰς διελθόντας χρῆν εἶναι ἔσω ἐν
τῇ Παλλήνῃ, ἐπῆλθε πλημυρὶς τῆς θαλάσσης μεγάλη, ὅση
οὐδαμά κω, ὡς οἱ ἐπιχώριοι λέγουσι, πολλάκις γινομένης.
οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο, τοὺς δὲ
ἐπισταμένους οἱ Ποτειδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώ-
3 λεσαν. αἴτιον δὲ λέγουσι Ποτειδαιῆται τῆς τε ῥηχίης [καὶ τῆς
πλημυρίδος] καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε, ὅτι τοῦ
Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστίῳ
ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ
τῆς θαλάσσης· αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε
δοκέουσι. τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς
Θεσσαλίην παρὰ Μαρδόνιον.
130 Οὗτοι μὲν οἱ προπέμψαντες βασιλέα οὕτω ἔπρηξαν. ὁ δὲ
ναυτικὸς ὁ Ξέρξεω ⟨ὁ⟩ περιγενόμενος, ὡς προσέμειξε τῇ

6 μαθοῦσα R καταπλέξαι P^{1} R S V 9 ἐγένετο P 12 παρῆσαν L 13 μὲν δύο R S V διωδοιπ. P 14 ἔσω εἶναι R S V 15 πλημυρὶς C: πλημμ. rell. ὅσην R S V 16 γινομένης R V: γενομένης S: γινομένη A B C P 18 οἱ om. P R S V ἐπιπλ. . . . Ποτειδ. om. B^{1} 19 οἱ Ποτιδ. C καὶ τῆς πλημμυρίδος (sic L) del. Valckenaer 20 ὅτι ἐς τοῦ Ποσ. τὸν R (Ποσιδ.) S V 21 νεὸν B τὸ ἐν τῷ προαστείῳ (sic L) om. R S V 22 ἐσέβησαν A B C 26 οὕτω ἔπρηξαν om. A B C 27 ὁ add. Krueger προσέμιξε L

Ἀσίῃ φεύγων ἐκ Σαλαμῖνος καὶ βασιλέα τε καὶ τὴν στρατιὴν
ἐκ Χερσονήσου διεπόρθμευσε ἐς Ἄβυδον, ἐχειμέριζε ἐν Κύμῃ.
ἔαρος δὲ ἐπιλάμψαντος πρώιος συνελέγετο ἐς Σάμον· αἳ δὲ
τῶν νεῶν καὶ ἐχειμέρισαν αὐτοῦ· Περσέων δὲ καὶ Μήδων
οἱ πλεῦνες ἐπεβάτευον. στρατηγοὶ δέ σφι ἐπῆλθον Μαρ- 2
δόντης τε ὁ Βαγαίου καὶ Ἀρταΰντης ὁ Ἀρταχαίεω· συνῆρχε
δὲ τούτοισι καὶ ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου
Ἰθαμίτρης. ἅτε δὲ μεγάλως πληγέντες, οὐ προήισαν ἀνωτέρω
τὸ πρὸς ἑσπέρης, οὐδ' ἐπηνάγκαζε οὐδὲ εἷς, ἀλλ' ἐν τῇ Σάμῳ
κατήμενοι ἐφύλασσον τὴν Ἰωνίην μὴ ἀποστῇ, νέας ἔχοντες
σὺν τῇσι Ἰάσι τριηκοσίας. οὐ μὲν οὐδὲ προσεδέκοντο τοὺς 3
Ἕλληνας ἐλεύσεσθαι ἐς τὴν Ἰωνίην ἀλλ' ἀποχρήσειν σφι τὴν
ἑωυτῶν φυλάσσειν, σταθμεύμενοι ὅτι σφέας οὐκ ἐπεδίωξαν
φεύγοντας ἐκ Σαλαμῖνος ἀλλ' ἄσμενοι ἀπαλλάσσοντο. κατὰ
μέν νυν τὴν θάλασσαν ἑσσωμένοι ἦσαν τῷ θυμῷ, πεζῇ δὲ
ἐδόκεον πολλῷ κρατήσειν τὸν Μαρδόνιον. ἐόντες δὲ ἐν 4
Σάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο κακὸν τοὺς πολε-
μίους ποιέειν, ἅμα δὲ καὶ ὠτακούστεον ὅκῃ πεσέεται τὰ
Μαρδονίου πρήγματα. τοὺς δὲ Ἕλληνας τό τε ἔαρ γινόμενον 131
ἤγειρε καὶ Μαρδόνιος ἐν Θεσσαλίῃ ἐών. ὁ μὲν δὴ πεζὸς
οὔκω συνελέγετο, ὁ δὲ ναυτικὸς ἀπίκετο ἐς Αἴγιναν, νέες
ἀριθμὸν δέκα καὶ ἑκατόν. στρατηγὸς δὲ καὶ ναύαρχος ἦν 2
Λευτυχίδης ὁ Μενάρεος τοῦ Ἡγησίλεω τοῦ Ἱπποκρατίδεω
τοῦ Λευτυχίδεω τοῦ Ἀναξίλεω τοῦ Ἀρχιδήμου τοῦ Ἀνα-
ξανδρίδεω τοῦ Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλεω τοῦ

1 τε om. RV 2 Χερρον. PRV : Χεροvν. C διεπόρθμευεν RSV ἐχειμέρισε P 3 πρῶτον RSV 4 νηῶν RSV 5 δὲ ἐπῆλθον δέ σφι C 6 Ἀρταχαίου L 7 τοῖσι ABC -φιδεὸς ABCRV Ἀρταΰντεω αὐτοῦ Krueger προελομένου RSV 8 Ἰθαμίτρης Wesseling : ὀαμίτηρ R : ὁ ἀμίτρης rell. προῆισαν AB : προσῆσαν C : προήεσαν PRSV 9 τὰ PRSV οὐδείς ABCP 10 νῆας RSV 11 μὴν ABC 12 τὴν om. RSV 14 φεύγοντες C 16 πολλὸν RSV 17 ἐβουλεύσαντο B 18 καὶ om. RSV ὅπη C 19 γενόμενον PRSV 21 νῆες ABRSV 23 Μενάριος C Ἡσίλεω RSV 25 Χαρίλεω Stein : Χαρίλλου RSV : Χαρίλου ABP : Χαρίλου τοῦ Ἡρακλέος C

Εὐνόμου τοῦ Πολυδέκτεω τοῦ Πρυτάνιος τοῦ Εὐρυφῶντος
τοῦ Προκλέος τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ
Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέος, ἐὼν τῆς ἑτέρης οἰκίης
3 τῶν βασιλέων. οὗτοι πάντες, πλὴν τῶν ἑπτὰ τῶν μετὰ
Λευτυχίδεα πρώτων καταλεχθέντων, οἱ ἄλλοι βασιλέες ἐγέ-
νοντο Σπάρτης. Ἀθηναίων δὲ ἐστρατήγεε Ξάνθιππος ὁ
132 Ἀρίφρονος. ὡς δὲ παρεγένοντο ἐς τὴν Αἴγιναν πᾶσαι αἱ
νέες, ἀπίκοντο Ἰώνων ἄγγελοι ἐς τὸ στρατόπεδον τῶν Ἑλ-
λήνων, οἳ καὶ ἐς Σπάρτην ὀλίγῳ πρότερον τούτων ἀπικόμενοι
2 ἐδέοντο Λακεδαιμονίων ἐλευθεροῦν τὴν Ἰωνίην· τῶν καὶ
Ἡρόδοτος ὁ Βασιληίδεω ἦν· οἳ στασιῶται σφίσι γενόμενοι
ἐπεβούλευον θάνατον Στράττι τῷ Χίου τυράννῳ, ἐόντες ἀρχὴν
ἑπτά· ἐπιβουλεύοντες δὲ ὡς φανεροὶ ἐγένοντο ἐξενείκαντος
τὴν ἐπιχείρησιν ἑνὸς τῶν μετεχόντων, οὕτω δὴ οἱ λοιποὶ ἓξ
ἐόντες ὑπεξέσχον ἐκ τῆς Χίου καὶ ἐς Σπάρτην τε ἀπίκοντο
καὶ δὴ καὶ τότε ἐς τὴν Αἴγιναν, τῶν Ἑλλήνων δεόμενοι
καταπλῶσαι ἐς τὴν Ἰωνίην· οἳ προήγαγον αὐτοὺς μόγις μέχρι
3 Δήλου. τὸ γὰρ προσωτέρω πᾶν δεινὸν ἦν τοῖσι Ἕλλησι οὔτε
τῶν χώρων ἐοῦσι ἐμπείροισι, στρατιῆς τε πάντα πλέα ἐδόκεε
εἶναι· τὴν δὲ Σάμον ἐπιστέατο δόξῃ καὶ Ἡρακλέας στήλας
ἴσον ἀπέχειν. συνέπιπτε δὲ τοιοῦτον ὥστε τοὺς μὲν βαρβά-
ρους τὸ πρὸς ἑσπέρης ἀνωτέρω Σάμου μὴ τολμᾶν ἀναπλῶσαι
καταρρωδηκότας, τοὺς δὲ Ἕλληνας χρηιζόντων τῶν Χίων τὸ
πρὸς τὴν ἠῶ κατωτέρω Δήλου. οὕτω δέος τὸ μέσον ἐφύλασσέ
133 σφεων. οἱ μὲν δὴ Ἕλληνες ἔπλεον ἐς τὴν Δῆλον, Μαρδόνιος
δὲ περὶ τὴν Θεσσαλίην ἐχείμαζε. ἐνθεῦτεν δὲ ὁρμώμενος

1 Πολυδέκτεος L : corr. Valckenaer τοῦ Πρυτάνιος om. C 3 τοῦ Ἡρακλέος om. C 4 τῶν ἑπτὰ Paulmier : τῶν δυῶν A B C P S V : om. R 5 καταλεχθέν$^{\alpha}$των (sic) R [V] 8 νῆες R S V 11 σφι P R S V 12 Στράττη C^1 suprascr. : Στάττι R S V 13 ἐγίνοντο A B C 14 οὕτω δὴ] οὗτοι R S V 15 τε om. P R S V 17 οἳ προήγαγον] προήγαγον δὲ R S V 18 προτέρω R V : πορρωτέρω S 20 ἠπιστ. P S 21 τοιοῦτο A B C P 22 ἀναπλῶσαι Stein : καταπλῶσαι L 23 τῶν om. A C P R V 24 δέος] δὲ ἐς A B C 25 ἔπλωον R S V 26 ὁρμεόμενος P R S V : ὁρμεώμενος C

ἔπεμπε κατὰ τὰ χρηστήρια ἄνδρα Εὐρωπέα γένος, τῷ οὔνομα
ἦν Μῦς, ἐντειλάμενος πανταχῇ μιν χρησόμενον ἐλθεῖν, τῶν
οἷά τε ἦν σφι ἀποπειρήσασθαι. ὅ τι μὲν βουλόμενος ἐκ-
μαθεῖν πρὸς τῶν χρηστηρίων ταῦτα ἐνετέλλετο, οὐκ ἔχω
φράσαι· οὐ γὰρ ὦν λέγεται· δοκέω δ' ἔγωγε περὶ τῶν
παρεόντων πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι. οὗτος 134
ὁ Μῦς ἔς τε Λεβάδειαν φαίνεται ἀπικόμενος καὶ μισθῷ
πείσας τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον,
καὶ ἐς Ἄβας τὰς Φωκέων ἀπικόμενος ἐπὶ τὸ χρηστήριον· καὶ
δὴ καὶ ἐς Θήβας πρῶτα ὡς ἀπίκετο, τοῦτο μὲν τῷ Ἰσμηνίῳ
Ἀπόλλωνι ἐχρήσατο (ἔστι δὲ κατά περ ἐν Ὀλυμπίῃ ἱροῖσι
αὐτόθι χρηστηριάζεσθαι), τοῦτο δὲ ξεῖνόν τινα καὶ οὐ Θηβαῖον
χρήμασι πείσας κατεκοίμησε ἐς Ἀμφιάρεω. Θηβαίων δὲ 2
οὐδενὶ ἔξεστι μαντεύεσθαι αὐτόθι διὰ τόδε· ἐκέλευσέ σφεας
ὁ Ἀμφιάρεως διὰ χρηστηρίων ποιεύμενος ὁκότερα βούλονται
ἑλέσθαι τούτων, ἑωυτῷ ἢ ἅτε μάντι χρᾶσθαι ἢ ἅτε συμμάχῳ,
τοῦ ἑτέρου ἀπεχομένους· οἱ δὲ σύμμαχόν μιν εἵλοντο εἶναι.
διὰ τοῦτο μὲν οὐκ ἔξεστι Θηβαίων οὐδενὶ αὐτόθι ἐγκατα-
κοιμηθῆναι. τότε δὲ θῶμά μοι μέγιστον γενέσθαι λέγεται 135
ὑπὸ Θηβαίων, ἐλθεῖν ἄρα τὸν Εὐρωπέα Μῦν, περιστρωφώ-
μενον πάντα τὰ χρηστήρια, καὶ ἐς τοῦ Πτῴου Ἀπόλλωνος τὸ
τέμενος. τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον, ἔστι δὲ
Θηβαίων, κεῖται δὲ ὑπὲρ τῆς Κωπαΐδος λίμνης πρὸς ὄρεϊ
ἀγχοτάτω Ἀκραιφίης πόλιος. ἐς τοῦτο τὸ ἱρὸν ἐπείτε 2
παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν, ἕπεσθαι δέ οἱ τῶν
ἀστῶν αἱρετοὺς ἄνδρας τρεῖς ἀπὸ τοῦ κοινοῦ ὡς ἀπογραψο-

1 τὰ om. R S V Εὐρωμέα Stein 2 χρησάμενον A B C P 7 Λαβάδειαν C 8 πίσας R 10 καὶ om. R S V τούτωι C Ἰσμινίω R S V 11 ἐροῖσιν V : ἐμπύροισι Valckenaer 13 κατεκοίμισε A B P S 14 ἐκέλευέ C P 15 Ἀμφιάρεος R S V 16 μάντει A B χρῆσθαι A B C : χρέεσθαι rell. 17 ἀποιχομένους C 18 οὐδενὶ . . . Θηβαίων om. C κατακοιμηθῆναι P R S V 19 τόδε Wesseling 21 τὰ om. R V Πτώιου A : Πτώου rell. 22 καλέεται . . . ἱρὸν om. R Πτῶιον A B : Πτῶον rell. 23 κέεται P S V Κοπαΐδος A 24 Ἀκραιφνίης C : Ἀκριφίης S V 25 δέ om. R S V

μένους τὰ θεσπιεῦν ἔμελλε, καὶ πρόκατε τὸν πρόμαντιν
3 βαρβάρῳ γλώσσῃ χρᾶν. καὶ τοὺς μὲν ἑπομένους τῶν Θη-
βαίων ἐν θώματι ἔχεσθαι ἀκούοντας βαρβάρου γλώσσης
ἀντὶ Ἑλλάδος, οὐδὲ ἔχειν ὅ τι χρήσωνται τῷ παρεόντι
πρήγματι· τὸν δὲ Εὐρωπέα Μῦν ἐξαρπάσαντα παρ' αὐτῶν τὴν
ἐφέροντο δέλτον, τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐς
αὐτήν, φάναι δὲ Καρίῃ μιν γλώσσῃ χρᾶν, συγγραψάμενον
δὲ οἴχεσθαι ἀπιόντα ἐς Θεσσαλίην.
136 Μαρδόνιος δὲ ἐπιλεξά-
μενος ὅ τι δὴ λέγοντα ἦν τὰ χρηστήρια, μετὰ ταῦτα ἔπεμψε
ἄγγελον ἐς Ἀθήνας Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακε-
δόνα, ἅμα μὲν ὅτι οἱ προσκηδέες οἱ Πέρσαι ἦσαν (Ἀλεξάν-
δρου γὰρ ἀδελφεὴν Γυγαίην, Ἀμύντεω δὲ θυγατέρα, Βουβάρης
ἀνὴρ Πέρσης ἔσχε, ἐκ τῆς οἱ ἐγεγόνεε Ἀμύντης ὁ ἐν τῇ
Ἀσίῃ, ἔχων τὸ οὔνομα τοῦ μητροπάτορος, τῷ δὴ ἐκ βασιλέος
τῆς Φρυγίης ἐδόθη Ἀλάβανδα πόλις μεγάλη νέμεσθαι), ἅμα
δὲ ὁ Μαρδόνιος πυθόμενος ὅτι πρόξεινός τε εἴη καὶ εὐεργέτης
2 ὁ Ἀλέξανδρος ἔπεμπε. τοὺς γὰρ Ἀθηναίους οὕτω ἐδόκεε
μάλιστα προσκτήσεσθαι, λεών τε πολλὸν ἄρα ἀκούων εἶναι
καὶ ἄλκιμον, τά τε κατὰ τὴν θάλασσαν συντυχόντα σφι
παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἐπίστατο.
3 τούτων δὲ προσγενομένων κατήλπιζε εὐπετέως τῆς θαλάσσης
κρατήσειν, τά περ ἂν καὶ ἦν, πεζῇ τε ἐδόκεε πολλῷ εἶναι
κρέσσων· οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα
ἔσεσθαι τῶν Ἑλληνικῶν. τάχα δ' ἂν καὶ τὰ χρηστήρια
ταῦτά οἱ προλέγοι, συμβουλεύοντα σύμμαχον τὸν Ἀθηναῖον
ποιέεσθαι· τοῖσι δὴ πειθόμενος ἔπεμπε.

137 Τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης

1 θεσπιέειν R S V μάντιν P[1] S 3 θωυματι P R S V 4 χρήσονται C P[1] R S V 5 χρήματι C 7 γλώσσῃ] φωνῇ R S V 9 ἦν λέγοντα P 14 τὸ om. C τοῦ] τὸ P R S V τὸ R V 15 Ἀλάβαστρα Steph. Byz. s. v. 16 δὲ Cantabr.: τε L πρόξενός L ⟨σφι⟩ εἴη Stein 18 προσκτήσασθαι P[1] R S V 19 καὶ om. P[1] 20 ἐπιστέατο R S V 21 προγενομένων R S V 22 πολλὸν S 23 κρείσσων R S V 24 τῶν om. C Ἑλλήνων R S V τάχα δὲ τὰ R S V 25 προλέγουσι R S V 26 οἱ ποιήσασθαι R S V 27 Περδίκης B C R S V

ἐστὶ ὁ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ
τοιῷδε· ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπο-
γόνων τρεῖς ἀδελφεοί, Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης,
ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπί-
κοντο ἐς Λεβαίην πόλιν. ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ 2
παρὰ τῷ βασιλέϊ, ὁ μὲν ἵππους νέμων, ὁ δὲ βοῦς, ὁ δὲ
νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων. ἦσαν
δὲ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρή-
μασι, οὐ μοῦνον ὁ δῆμος. ἡ δὲ γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ
σιτία σφι ἔπεσσε. ὅκως δὲ ὀπτῴη, ὁ ἄρτος τοῦ παιδὸς τοῦ 3
θητός, τοῦ Περδίκκεω, διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ. ἐπεὶ
δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο, εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς.
τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι ἐς
μέγα τι. καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσ-
σεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ. οἱ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι 4
εἶναι ἀπολαβόντες οὕτως ἐξιέναι. ἐνθαῦτα ὁ βασιλεὺς τοῦ
μισθοῦ πέρι ἀκούσας, ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν
οἶκον ἐσέχων ὁ ἥλιος, εἶπε θεοβλαβὴς γενόμενος 'Μισθὸν
δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι,' δέξας τὸν ἥλιον.
ὁ μὲν δὴ Γαυάνης τε καὶ ὁ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν 5
ἐκπεπληγμένοι, ὡς ἤκουσαν ταῦτα· ὁ δὲ παῖς, ἐτύγχανε γὰρ
ἔχων μάχαιραν, εἴπας τάδε 'Δεκόμεθα, ὦ βασιλεῦ, τὰ διδοῖς,'
περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον,
περιγράψας δέ, ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου,
ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετ᾽ ἐκείνου. οἱ μὲν δὴ 138

2 Ἰλλυρικοὺς RSV Τημενοῦ ABCP 3 Περδίκης CS 4 ἐκ . . . ἀπίκοντο ἐς om. C Ἰλλύρων R ὑπερβαλλόντες BV 7 νεώτερος R Περδίκης CSV ἦσαν . . . δῆμος post ἔπεσσε transp. Stein 8 δὲ] γὰρ ABCP 9 μόνον CPRSV σφι τὰ σιτία RSV 10 ἔπεσε A^1CR ὀπτῷ(ι)το CPRSV 11 τοῦ om. ABC Περδίκεω A^1CRSV ἐγένετο CR 12 ἐγένετο C 13 ἐς om. ABCP 15 γῆς om. RSV ἔφασαν τὸν μισθὸν εἶναι δίκαιον (sic L omnes) RSV 16 ἀπολαβόντας RS 19 τόδε C δείξας L 20 alt. ὁ om. RSV πρεσβύτατοι RSV 22 τάδε ὧδε δεχόμεθα ABC βασιλεὺς C 25 ἐκείνω RV

ἀπήισαν, τῷ δὲ βασιλέϊ σημαίνει τις τῶν παρέδρων οἷόν τι
χρῆμα ποιήσειε ὁ παῖς καὶ ὡς σὺν νόῳ κείνων ὁ νεώτατος
λάβοι τὰ διδόμενα. ὁ δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει
ἐπ' αὐτοὺς ἱππέας ἀπολέοντας. ποταμὸς δέ ἐστι ἐν τῇ
χώρῃ ταύτῃ, τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν ἀπ' Ἄργεος
2 ἀπόγονοι ⟨ὡς⟩ σωτῆρι. οὗτος, ἐπείτε διέβησαν οἱ Τημενίδαι,
μέγας οὕτως ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι
διαβῆναι. οἱ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης
οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ
Γορδίεω, ἐν τοῖσι φύεται αὐτόματα ῥόδα, ἓν ἕκαστον ἔχον
3 ἑξήκοντα φύλλα, ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων. ἐν τού-
τοισι καὶ ὁ Σιληνὸς τοῖσι κήποισι ἥλω, ὡς λέγεται ὑπὸ
Μακεδόνων. ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα,
ἄβατον ὑπὸ χειμῶνος. ἐνθεῦτεν δὲ ὁρμώμενοι ὡς ταύτην
139 ἔσχον, κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην. ἀπὸ
τούτου δὴ τοῦ Περδίκκεω Ἀλέξανδρος ὧδε ἐγένετο· Ἀμύντεω
παῖς ἦν Ἀλέξανδρος, Ἀμύντης δὲ Ἀλκέτεω, Ἀλκέτεω δὲ
πατὴρ ἦν Ἀέροπος, τοῦ δὲ Φίλιππος, Φιλίππου δὲ Ἀργαῖος,
τοῦ δὲ Περδίκκης ὁ κτησάμενος τὴν ἀρχήν.

140 a Ἐγεγόνεε μὲν δὴ ὧδε Ἀλέξανδρος ὁ Ἀμύντεω· ὡς δὲ
ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου, ἔλεγε
τάδε· Ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος τάδε λέγει· Ἐμοὶ
ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα οὕτως· Ἀθηναίοισι
τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας πάσας
2 μετίημι. νῦν τε ὧδε, Μαρδόνιε, ποίει· τοῦτο μὲν τὴν γῆν
σφι ἀπόδος, τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί,
ἥντινα ἂν ἐθέλωσι, ἐόντες αὐτόνομοι. ἱρά τε πάντα σφι,

1 ἀπήισαν A B : ἀπῆσαν C : ἀπήεσαν P : ἀπίεσαν R S V   τῶν τις Krueger   2 συνόω(ι) C R   ἐκείνων P R S V : κακείνων C   3 δεδομένα P   6 ὡς add. Pingel   7 τε om. R S V   10 τούτοισι R S V   ἔχων P   12 Σίληνος R : Σήληνὸς V   13 κέεται P R S V   Βέρβιον R S V   16 Περδίκεω C S V R (-αιω)   ἐγεγόνεεν R S V   17 Ἀλέξανδρος . . . ἦν om. R   18 Αρραῖος A B C P   19 Περδίκης B V C (Περιδ-)   20 δὲ C   ὁ Ἀλέξ. ὁ B C P A[c]   23 ὧδε C   24 ἐξ ἐκείνων ἐς ἐμὲ R S V   25 Μαρδόνιε ὧδε R S V   ποίε R : ποίεε C P S V   27 θέλωσιν R S V

ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν, ἀνόρθωσον, ὅσα ἐγὼ
ἐνέπρησα. τούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει μοι ποιέειν
ταῦτα, ἢν μὴ τὸ ὑμέτερον αἴτιον γένηται. λέγω δὲ ὑμῖν 3
τάδε. νῦν τί μαίνεσθε πόλεμον βασιλέϊ ἀνταειρόμενοι;
οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τέ ἐστε ἀντέχειν τὸν
πάντα χρόνον. εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης
τὸ πλῆθος καὶ τὰ ἔργα, πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρ᾽
ἐμοὶ ἐοῦσαν δύναμιν, ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ
νικήσητε, τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς εἴ περ εὖ φρονέετε,
ἄλλη παρέσται πολλαπλησίη. μὴ ὦν βούλεσθε παρισού- 4
μενοι βασιλέϊ στέρεσθαι μὲν τῆς χώρης, θέειν δὲ αἰεὶ περὶ
ὑμέων αὐτῶν, ἀλλὰ καταλύσασθε. παρέχει δὲ ὑμῖν κάλλιστα
καταλύσασθαι βασιλέος ταύτῃ ὁρμημένου. ἔστε ἐλεύθεροι,
ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης.
Μαρδόνιος μὲν ταῦτα, ὦ Ἀθηναῖοι, ἐνετείλατό μοι εἰπεῖν *β*
πρὸς ὑμέας. ἐγὼ δὲ περὶ μὲν εὐνοίης τῆς πρὸς ὑμέας
ἐούσης ἐξ ἐμεῦ οὐδὲν λέξω (οὐ γὰρ ἂν νῦν πρῶτον ἐκμά-
θοιτε), προσχρηΐζω δὲ ὑμέων πείθεσθαι Μαρδονίῳ. ἐνορῶ 2
γὰρ ὑμῖν οὐκ οἵοισί τε ἐσομένοισι τὸν πάντα χρόνον πολε-
μέειν Ξέρξῃ (εἰ γὰρ ἐνώρων τοῦτο ἐν ὑμῖν, οὐκ ἄν κοτε ἐς
ὑμέας ἦλθον ἔχων λόγους τούσδε)· καὶ γὰρ δύναμις ὑπὲρ
ἄνθρωπον ἡ βασιλέος ἐστὶ καὶ χεὶρ ὑπερμήκης. ἢν ὦν μὴ 3
αὐτίκα ὁμολογήσητε, μεγάλα προτεινόντων ἐπ᾽ οἷσι ὁμολο-
γέειν ἐθέλουσι, δειμαίνω ὑπὲρ ὑμέων ἐν τρίβῳ τε μάλιστα
οἰκημένων τῶν συμμάχων πάντων αἰεί τε φθειρομένων μού-
νων, ἐξαίρετον μεταίχμιόν τε τὴν γῆν ἐκτημένων. ἀλλὰ 4
πείθεσθε· πολλοῦ γὰρ ὑμῖν ἄξια ταῦτα, εἰ βασιλεύς γε ὁ

3 ἀντίον Valckenaer 4 ἀειρόμενοι A B C P 5 οὗτοι C ὑπερβάλλοισθε C S 8 ἐμοὶ P : ἐμὲ rell. 9 τοῦ Aldus : τό L 10 ⟨ἀλλ᾽⟩ ἄλλη Cobet βούλεσθαι B : βούλησθε P παρισεύμενοι R S V 13 ἔστε C : ἐστὲ P R V 17 ἐξ ἐμεῦ ἐούσης R S V 18 ἐνωρῶν B[1] : ἐνορέω R S V 22 οὖν P : om. R S V 23 ἐπ᾽ οἷσι] ἐποίσει R S V 25 μοῦνον C 26 ἐξαίρετον· μεταίχμιον τε L omnes : ἐξαίρετόν τι μεταίχμιον Aldus ἐκτημένων Aldus : κεκτημένων L

μέγας μούνοισι ὑμῖν Ἑλλήνων τὰς ἁμαρτάδας ἀπιεὶς ἐθέλει
141 φίλος γενέσθαι. Ἀλέξανδρος μὲν ταῦτα ἔλεξε· Λακεδαι-
μόνιοι δὲ πυθόμενοι ἥκειν Ἀλέξανδρον ἐς Ἀθήνας ἐς
ὁμολογίην ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίους, ἀναμνησθέντες
τῶν λογίων ὥς σφεας χρεόν ἐστι ἅμα τοῖσι ἄλλοισι Δωριεῦσι
ἐκπίπτειν ἐκ Πελοποννήσου ὑπὸ Μήδων τε καὶ Ἀθηναίων,
κάρτα τε ἔδεισαν μὴ ὁμολογήσωσι τῷ Πέρσῃ Ἀθηναῖοι,
2 αὐτίκα τέ σφι ἔδοξε πέμπειν ἀγγέλους. καὶ δὴ συνέπιπτε
ὥστε ὁμοῦ σφεων γίνεσθαι τὴν κατάστασιν· ἐπανέμειναν
γὰρ οἱ Ἀθηναῖοι διατρίβοντες, εὖ ἐπιστάμενοι ὅτι ἔμελλον
Λακεδαιμόνιοι πεύσεσθαι ἥκοντα παρὰ τοῦ βαρβάρου ἄγγελον
ἐπ' ὁμολογίῃ πυθόμενοί τε πέμψειν κατὰ τάχος ἀγγέλους.
ἐπίτηδες ὦν ἐποίευν, ἐνδεικνύμενοι τοῖσι Λακεδαιμονίοισι
142 τὴν ἑωυτῶν γνώμην. ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος,
διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι· Ἡμέας δὲ
ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους ὑμέων μήτε νεώτερον
ποιέειν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι
2 παρὰ τοῦ βαρβάρου. οὔτε γὰρ δίκαιον οὐδαμῶς οὔτε κόσμον
φέρον οὔτε γε ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι, ὑμῖν δὲ δὴ καὶ
διὰ πάντων ἥκιστα πολλῶν εἵνεκα· ἠγείρατε γὰρ τόνδε τὸν
πόλεμον ὑμεῖς οὐδὲν ἡμέων βουλομένων, καὶ περὶ τῆς
ὑμετέρης ἀρχῆθεν ὁ ἀγὼν ἐγένετο· νῦν δὲ φέρει καὶ ἐς
3 πᾶσαν τὴν Ἑλλάδα. ἄλλως τε τούτων ἁπάντων αἰτίους
γενέσθαι δουλοσύνης τοῖσι Ἕλλησι Ἀθηναίους οὐδαμῶς
ἀνασχετόν, οἵτινες αἰεὶ καὶ τὸ πάλαι φαίνεσθε πολλοὺς
ἐλευθερώσαντες ἀνθρώπων. πιεζευμένοισι μέντοι ὑμῖν
συναχθόμεθα, καὶ ὅτι καρπῶν ἐστερήθητε διξῶν ἤδη καὶ ὅτι

1 ἀφεὶς A B C P θέλει R V 2 τοσαῦτα R S V 4 ἐς Ἀθηναίους C 6 ἐκ] ἀπὸ R S V 7 τε om. S 8 τέ] δέ R S V 12 ἐπομολογίην C πειθόμενοί R 14 ὁ Ἀλέξανδρος C 19 φέρων R οὔτι γε Werfer : οὐδέ γε Richards γε om. R S V 20 τὸν πόλεμον τόνδε R V: πόλ. τόνδε S 21 βουλευομένων A B C 22 ἀρχῆθεν Wesseling, ἀρχὴν Schaefer : ἀρχῆς L 23 τε ⟨ἄνευ⟩ Reiske τουτέων R S V πάντων R S V: ἀπεόντων Krueger 26 πιεζομένοισι B C

οἰκοφθόρησθε χρόνον ἤδη πολλόν. ἀντὶ τούτων δὲ ὑμῖν 4
Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς
τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα πάντα
ἐπιθρέψειν, ἔστ' ἂν ὁ πόλεμος ὅδε συνεστήκῃ. μηδὲ ὑμέας
Ἀλέξανδρος ὁ Μακεδὼν ἀναγνώσῃ, λεήνας τὸν Μαρδονίου
λόγον. τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐστί· τύραννος γὰρ 5
ἐὼν τυράννῳ συγκατεργάζεται· ὑμῖν δέ γε οὐ ποιητέα, εἴ
περ εὖ τυγχάνετε φρονέοντες, ἐπισταμένοισι ὡς βαρβάροισί
ἐστι οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν. ταῦτα ἔλεξαν οἱ
ἄγγελοι. Ἀθηναῖοι δὲ πρὸς μὲν Ἀλέξανδρον ὑπεκρίναντο 143
τάδε· Καὶ αὐτοὶ τοῦτό γε ἐπιστάμεθα ὅτι πολλαπλησίη
ἐστὶ τῷ Μήδῳ δύναμις ἤ περ ἡμῖν, ὥστε οὐδὲν δεῖ τοῦτό
γε ὀνειδίζειν. ἀλλ' ὅμως ἐλευθερίης γλιχόμενοι ἀμυνεύμεθα
οὕτως ὅκως ἂν καὶ δυνώμεθα. ὁμολογῆσαι δὲ τῷ βαρβάρῳ
μήτε σὺ ἡμέας πειρῶ ἀναπείθειν οὔτε ἡμεῖς πεισόμεθα. νῦν 2
τε ἀπάγγελλε Μαρδονίῳ ὡς Ἀθηναῖοι λέγουσι, ἔστ' ἂν ὁ
ἥλιος τὴν αὐτὴν ὁδὸν ἴῃ τῇ περ καὶ νῦν ἔρχεται, μήκοτε
ὁμολογήσειν ἡμέας Ξέρξῃ· ἀλλὰ θεοῖσί τε συμμάχοισι
πίσυνοί μιν ἐπέξιμεν ἀμυνόμενοι καὶ τοῖσι ἥρωσι, τῶν ἐκεῖνος
οὐδεμίαν ὄπιν ἔχων ἐνέπρησε τούς τε οἴκους καὶ τὰ ἀγάλματα.
σύ τε τοῦ λοιποῦ λόγους ἔχων τοιούσδε μὴ ἐπιφαίνεο 3
Ἀθηναίοισι, μηδὲ δοκέων χρηστὰ ὑποργέειν ἀθέμιστα ἔρδειν
παραίνεε. οὐ γάρ σε βουλόμεθα οὐδὲν ἄχαρι πρὸς Ἀθηναίων
παθεῖν, ἐόντα πρόξεινόν τε καὶ φίλον. πρὸς μὲν Ἀλέξανδρον 144
ταῦτα ὑπεκρίναντο, πρὸς δὲ τοὺς ἀπὸ Σπάρτης ἀγγέλους τάδε·
Τὸ μὲν δεῖσαι Λακεδαιμονίους μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ
κάρτα ἀνθρωπήιον ἦν. ἀτὰρ αἰσχρῶς γε οἴκατε ἐξεπιστά-

2 οἱ λοιποὶ σύμμαχοι R S V 5 Μαρδόνιον C 7 γε om. A B C P 8 τυγχάνεται R 11 τοιάδε R S V γε om. R 12 τῶν Μήδων R S V δέει L 13 ἐλευθερίην σκεπτόμενοι P[t] R S V ἀμύνεσθαι C 14 καὶ om. R S V 15 ἡμέες R S V 16 τε] δὲ S (non R) 17 τήν περ (hoc om. A B C) Cobet 19 πίσσυνοί R S V 20 ὄπιν οὐδεμίην R S V 22 ὑπουργέειν L ἔδειν C: ῥέζειν R S V 23 παραίνεεν R V 24 παθέειν R S V 25 ὑπεκρίνατο R V 27 κάρτα μὲν R S V γε om. A[1]

μενοι τὸ Ἀθηναίων φρόνημα ἀρρωδῆσαι, ὅτι οὔτε χρυσός
ἐστι γῆς οὐδαμόθι τοσοῦτος οὔτε χώρη κάλλεϊ καὶ ἀρετῇ
μέγα ὑπερφέρουσα, τὰ ἡμεῖς δεξάμενοι ἐθέλοιμεν ἂν μηδί-
2 σαντες καταδουλῶσαι τὴν Ἑλλάδα. πολλά τε γὰρ καὶ
μεγάλα ἐστὶ τὰ διακωλύοντα ταῦτα μὴ ποιέειν μηδ᾽ ἢν
ἐθέλωμεν, πρῶτα μὲν καὶ μέγιστα τῶν θεῶν τὰ ἀγάλματα
καὶ τὰ οἰκήματα ἐμπεπρησμένα τε καὶ συγκεχωσμένα, τοῖσι
ἡμέας ἀναγκαίως ἔχει τιμωρέειν ἐς τὰ μέγιστα μᾶλλον ἤ
περ ὁμολογέειν τῷ ταῦτα ἐργασαμένῳ, αὖτις δὲ τὸ Ἑλλη-
νικόν, ἐὸν ὅμαιμόν τε καὶ ὁμόγλωσσον, καὶ θεῶν ἱδρύματά
τε κοινὰ καὶ θυσίαι ἤθεά τε ὁμότροπα, τῶν προδότας γενέσθαι
3 Ἀθηναίους οὐκ ἂν εὖ ἔχοι. ἐπίστασθέ τε οὕτω, εἰ μὴ καὶ
πρότερον ἐτυγχάνετε ἐπιστάμενοι, ἔστ᾽ ἂν καὶ εἷς περιῇ
Ἀθηναίων, μηδαμὰ ὁμολογήσοντας ἡμέας Ξέρξῃ. ὑμέων
μέντοι ἀγάμεθα τὴν προνοίην τὴν ἐς ἡμέας ἔχουσαν, ὅτι
προείδετε ἡμέων οἰκοφθορημένων οὕτω ὥστε ἐπιθρέψαι
4 ἐθέλειν ἡμέων τοὺς οἰκέτας. καὶ ὑμῖν μὲν ἡ χάρις ἐκπε-
πλήρωται, ἡμεῖς μέντοι λιπαρήσομεν οὕτω ὅκως ἂν ἔχωμεν,
οὐδὲν λυπέοντες ὑμέας. νῦν δέ, ὡς οὕτω ἐχόντων, στρατιὴν
5 ὡς τάχιστα ἐκπέμπετε. ὡς γὰρ ἡμεῖς εἰκάζομεν, οὐκ ἑκὰς
χρόνου παρέσται ὁ βάρβαρος ἐσβαλὼν ἐς τὴν ἡμετέρην,
ἀλλ᾽ ἐπεὰν τάχιστα πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιή-
σομεν τῶν ἐκεῖνος ἡμέων προσεδέετο. πρὶν ὦν παρεῖναι
ἐκεῖνον ἐς τὴν Ἀττικήν, ὑμέας καιρός ἐστι προβοηθῆσαι
ἐς τὴν Βοιωτίην. οἱ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων
ἀπαλλάσσοντο ἐς Σπάρτην.

7 *τὰ οἰκήματα τὰ* S V *ἐμπεπρημένα* A B C 9 *τοῖσι ταῦτα ἐργασαμένοισιν* R S V 10 *ἐὸν* om. P 11 *ὧν* A B C P 12 *καὶ* om. A B C P 15 *εἷς* R : *πρὸς* A B C P *ἐοῦσαν* A B C P 16 *οἰκοφορ.* R 17 *ἡμῖν* V S[m] 18 *ἡμέες* R S V (it. 20) 20 *ἑᾶς χρόνον* C 22 *ἐπεὰν* Bredow : *ἐπειδὰν* L 23 *προσεδέκετο* C 24 *ὑμέας* Wesseling : *ἡμέας* L *προσβωθῆσαι* R S V 25 *Βιωτίην* R *οἱ . . . Σπάρτην* in principio l. ix. P, utrobique rell.

ΙΣΤΟΡΙΩΝ Ι

Μαρδόνιος δέ, ὥς οἱ ἀπονοστήσας Ἀλέξανδρος τὰ παρὰ 1
Ἀθηναίων ἐσήμηνε, ὁρμηθεὶς ἐκ Θεσσαλίης ἦγε τὴν στρατιὴν
σπουδῇ ἐπὶ τὰς Ἀθήνας· ὅκου δὲ ἑκάστοτε γίνοιτο, τούτους
παρελάμβανε. τοῖσι δὲ Θεσσαλίης ἡγεομένοισι οὔτε τὰ πρὸ
τοῦ πεπρηγμένα μετέμελε οὐδὲν πολλῷ τε μᾶλλον ἐπῆγον
τὸν Πέρσην, καὶ συμπροέπεμψέ τε Θώρηξ ὁ Ληρισαῖος
Ξέρξην φεύγοντα καὶ τότε ἐκ τοῦ φανεροῦ παρῆκε Μαρδόνιον
ἐπὶ τὴν Ἑλλάδα. ἐπεὶ δὲ πορευόμενος γίνεται ὁ στρατὸς 2
ἐν Βοιωτοῖσι, οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ
συνεβούλευον αὐτῷ λέγοντες ὡς οὐκ εἴη χῶρος ἐπιτηδεότερος
ἐνστρατοπεδεύεσθαι ἐκείνου, οὐδὲ ἔων ἰέναι ἑκαστέρω, ἀλλ'
αὐτοῦ ἱζόμενον ποιέειν ὅκως ἀμαχητὶ τὴν πᾶσαν Ἑλλάδα
καταστρέψεται. κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμο- 2
φρονέοντας, οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον, χαλεπὰ
εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι· Εἰ δὲ ποιήσεις
τὰ ἡμεῖς παραινέομεν, ἔφασαν λέγοντες, ἕξεις ἀπόνως ἅπαντα
τὰ ἐκείνων βουλεύματα. πέμπε χρήματα ἐς τοὺς δυνα- 3
στεύοντας ἄνδρας ἐν τῇσι πόλισι, πέμπων δὲ τὴν Ἑλλάδα
διαστήσεις· ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως
μετὰ τῶν στασιωτέων καταστρέψεαι. οἱ μὲν ταῦτα συνε- 3
βούλευον, ὁ δὲ οὐκ ἐπείθετο, ἀλλά οἱ δεινός τις ἐνέστακτο
ἵμερος τὰς Ἀθήνας δεύτερα ἑλεῖν, ἅμα μὲν ὑπ' ἀγνωμοσύνης,
ἅμα δὲ πυρσοῖσι διὰ νήσων ἐδόκεε βασιλέϊ δηλώσειν ἐόντι

5 μετέμελλεν R V 6 τε] τῷ R : om. C P Ληρισσαῖος P R S V 7 Ξέρξεα R S V 9 τὸν om. R S V 11 ἐνστρατεύεσθαι C ἑκατέρω(ι) C R S V 13 καταστρέψηται L : corr. Steger γὰρ om. P[1] 14 ταῦτα R V χαλεποὺς Stein 15 περιγενέσθαι R S V 16 ἕξ A[1] πάντα A B C 17 ἰσχυρὰ βουλεύματα P R S V 20 μετὰ στρατιωτέων R S V καταστρεψαι C R V : -στρέψεις S 21 ἐπίθετο R τις om. A B C P 23 δηλώσει R [V]: an δηλῶσαι?

2 εν Σάρδισι ὅτι ἔχοι Ἀθήνας. ὃς οὐδὲ τότε ἀπικόμενος ἐς
τὴν Ἀττικὴν εὗρε τοὺς Ἀθηναίους, ἀλλ᾽ ἔν τε Σαλαμῖνι
τοὺς πλείστους ἐπυνθάνετο εἶναι ἔν τε τῇσι νηυσί, αἱρέει
τε ἔρημον τὸ ἄστυ. ἡ δὲ βασιλέος αἵρεσις ἐς τὴν ὑστέρην
4 τὴν Μαρδονίου ἐπιστρατηίην δεκάμηνος ἐγένετο. ἐπεὶ δὲ
ἐν Ἀθήνῃσι ἐγένετο ὁ Μαρδόνιος, πέμπει ἐς Σαλαμῖνα
Μουρυχίδην ἄνδρα Ἑλλησπόντιον φέροντα τοὺς αὐτοὺς
λόγους τοὺς καὶ Ἀλέξανδρος ὁ Μακεδὼν τοῖσι Ἀθηναίοισι
2 διεπόρθμευσε. ταῦτα δὲ τὸ δεύτερον ἀπέστελλε προέχων
μὲν τῶν Ἀθηναίων οὐ φιλίας γνώμας, ἐλπίσας δέ σφεας
ὑπήσειν τῆς ἀγνωμοσύνης ὡς δοριαλώτου ἐούσης πάσης τῆς
Ἀττικῆς χώρης καὶ ἐούσης ὑπ᾽ ἑωυτῷ. τούτων μὲν εἵνεκα
5 ἀπέπεμψε Μουρυχίδην ἐς Σαλαμῖνα· ὁ δὲ ἀπικόμενος ἐπὶ
τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου. τῶν δὲ βουλευτέων
Λυκίδης εἶπε γνώμην ὥς οἱ ἐδόκεε ἄμεινον εἶναι δεξαμένους
τὸν λόγον τόν σφι Μουρυχίδης προσφέρει ἐξενεῖκαι ἐς τὸν
2 δῆμον. ὁ μὲν δὴ ταύτην τὴν γνώμην ἀπεφαίνετο, εἴτε δὴ
δεδεγμένος χρήματα παρὰ Μαρδονίου, εἴτε καὶ ταῦτά οἱ
ἑάνδανε· Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν ποιησάμενοι, οἵ τε ἐκ
τῆς βουλῆς καὶ οἱ ἔξωθεν, ὡς ἐπύθοντο, περιστάντες Λυκίδην
κατέλευσαν βάλλοντες, τὸν δὲ Ἑλλησπόντιον [Μουρυχίδην]
3 ἀπέπεμψαν ἀσινέα. γενομένου δὲ θορύβου ἐν τῇ Σαλαμῖνι
περὶ τὸν Λυκίδην, πυνθάνονται τὸ γινόμενον αἱ γυναῖκες
τῶν Ἀθηναίων, διακελευσαμένη δὲ γυνὴ γυναικὶ καὶ παρα-
λαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν αὐτοκελέες, καὶ

1 τὰς Ἀθήνας RSV 3 τε om. RSV 4 ὑστεραίην CPS 5 δὲ Ἀθήνησιν RSV 7 Βουργίδην C: Μουριχίδην R 8 οὓς καὶ ABC 9 προσδοκῶν Krueger 10 ἐλπίζων ABCP 11 πάσης om. ABCP 12 ἐούσης ἤδη RSV ἕνεκα ABC: εἵνεκεν RSV 15 οἱ E solus δεξάμενος C 16 προσφέρει Exc. Const. Porphyrog. i. 2, 436: προφέρει L ἐξενεῖκε C: -κεν RV 18 οἱ καὶ ταῦτα E 20 Λυκίδεα RSV (it. 23) 21 βάλοντες C¹ RV Μουριχίδεα R: Μουρυχίδεα SV: del. Herwerden 22 ἐν τῇ Σαλαμῖνι om. Exc. Const. 23 τὸ] τὸν C αἱ om. C 25 ἤισαν AB: ἦσαν CE: ἤεσαν rell. αὐτομολέες E

κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ δὲ τὰ τέκνα.
ἐς δὲ τὴν Σαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε· ἕως μὲν 6
προσεδέκοντο ἐκ τῆς Πελοποννήσου στρατὸν ἥξειν τιμωρή-
σοντά σφι, οἱ δὲ ἔμενον ἐν τῇ Ἀττικῇ· ἐπεὶ δὲ οἱ μὲν
μακρότερα καὶ σχολαίτερα ἐποίεον, ὁ δὲ ἐπιὼν καὶ δὴ ἐν τῇ
Βοιωτίῃ ἐλέγετο εἶναι, οὕτω δὴ ὑπεξεκομίσαντό τε πάντα
καὶ αὐτοὶ διέβησαν ἐς Σαλαμῖνα, ἐς Λακεδαίμονά τε ἔπεμπον
ἀγγέλους ἅμα μὲν μεμψομένους τοῖσι Λακεδαιμονίοισι ὅτι
περιεῖδον ἐσβαλόντα τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν ἀλλ'
οὐ μετὰ σφέων ἠντίασαν ἐς τὴν Βοιωτίην, ἅμα δὲ ὑπομνή-
σοντας ὅσα σφι ὑπέσχετο ὁ Πέρσης μεταβαλοῦσι δώσειν,
προεῖπαί τε ὅτι εἰ μὴ ἀμυνεῦσι Ἀθηναίοισι, ὡς καὶ αὐτοί
τινα ἀλεωρὴν εὑρήσονται. οἱ γὰρ δὴ Λακεδαιμόνιοι ὅρταζόν 7
τε τοῦτον τὸν χρόνον καί σφι ἦν Ὑακίνθια, περὶ πλείστου
δ' ἦγον τὰ τοῦ θεοῦ πορσύνειν· ἅμα δὲ τὸ τεῖχός σφι, τὸ
ἐν τῷ Ἰσθμῷ ἐτείχεον, καὶ ἤδη ἐπάλξις ἐλάμβανε. ὡς δὲ
ἀπίκοντο ἐς τὴν Λακεδαίμονα οἱ ἄγγελοι οἱ ἀπ' Ἀθηνέων,
ἅμα ἀγόμενοι ἔκ τε Μεγάρων ἀγγέλους καὶ ἐκ Πλαταιέων,
ἔλεγον τάδε ἐπελθόντες ἐπὶ τοὺς ἐφόρους· Ἔπεμψαν ἡμέας a
Ἀθηναῖοι λέγοντες ὅτι ἡμῖν βασιλεὺς ὁ Μήδων τοῦτο μὲν
τὴν χώρην ἀποδιδοῖ, τοῦτο δὲ συμμάχους ἐθέλει ἐπ' ἴσῃ τε
καὶ ὁμοίῃ ποιήσασθαι ἄνευ τε δόλου καὶ ἀπάτης, ἐθέλει δὲ
καὶ ἄλλην χώρην πρὸς τῇ ἡμετέρῃ διδόναι, τὴν ἂν αὐτοὶ
ἑλώμεθα. ἡμεῖς δὲ Δία τε Ἑλλήνιον αἰδεσθέντες καὶ τὴν 2
Ἑλλάδα δεινὸν ποιεύμενοι προδοῦναι οὐ καταινέσαμεν ἀλλ'
ἀπειπάμεθα, καίπερ ἀδικεόμενοι ὑπ' Ἑλλήνων καὶ κατα-
προδιδόμενοι ἐπιστάμενοί τε ὅτι κερδαλεώτερόν ἐστι ὁμολο-
γέειν τῷ Πέρσῃ μᾶλλον ἤ περ πολεμέειν· οὐ μὲν οὐδὲ

2 οἱ om. P 5 τε καὶ Aldus σχολαιότερα C S οἱ C ἐς τὴν Βοιωτίην P R S V 7 ἔπεμψαν S 8 μεμφομένους A B C P 9 ἐσβαλόντα P^c: ἐσβάλλοντα C: ἐμβαλόντα rell. 12 προεῖπέ C R V[1] ται R 13 ὥρταζόν C P S V 15 δ'] δὴ R V τὸ τεῖχός σφι τὸ ἐν τῷ Ἰσθμῷ ἐτειχέετο καὶ ἤδη Madvig 16 ἤδη] δὴ Schaefer ἐπάλξεις C P R S V 17 alt. οἱ om. S Ἀθηναίων C P R S V 19 ἐπὶ] ἐς R S V 25 κατενέσαμεν R 28 Πέρσει R [V]

ὁμολογήσομεν ἑκόντες εἶναι. καὶ τὸ μὲν ἀπ' ἡμέων οὕτω
β ἀκίβδηλον νέμεται ἐπὶ τοὺς Ἕλληνας· ὑμεῖς δὲ ἐς πᾶσαν
ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν τῷ Πέρσῃ,
ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως, ὅτι οὐδαμὰ
προδώσομεν τὴν Ἑλλάδα, καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ
Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεϊ ἐστι, καὶ δὴ λόγον οὐδένα
τῶν Ἀθηναίων ποιέεσθε, συνθέμενοί τε ἡμῖν [τὸν Πέρσην]
ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε, περιείδετέ τε
2 ἐσβαλόντα ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον. ἐς μέν νυν τὸ
παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι· οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως.
νῦν δὲ ὅ τι τάχος στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμ-
πειν, ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ· ἐπειδὴ
γὰρ ἡμάρτομεν τῆς Βοιωτίης, τῆς γε ἡμετέρης ἐπιτηδεότατόν
8 ἐστι ἐμμαχέσασθαι τὸ Θριάσιον πεδίον. ὡς δὲ ἄρα ἤκουσαν
οἱ ἔφοροι ταῦτα, ἀνεβάλλοντο ἐς τὴν ὑστεραίην ὑποκρίνασθαι,
τῇ δὲ ὑστεραίῃ ἐς τὴν ἑτέρην· τοῦτο καὶ ἐπὶ δέκα ἡμέρας
ἐποίεον, ἐξ ἡμέρης ἐς ἡμέρην ἀναβαλλόμενοι. ἐν δὲ τούτῳ
τῷ χρόνῳ τὸν Ἰσθμὸν ἐτείχεον σπουδὴν ἔχοντες πολλὴν
2 πάντες Πελοποννήσιοι, καί σφι ἦν πρὸς τέλεϊ. οὐδ' ἔχω
εἰπεῖν τὸ αἴτιον δι' ὅ τι ἀπικομένου μὲν Ἀλεξάνδρου τοῦ
Μακεδόνος ἐς Ἀθήνας σπουδὴν μεγάλην ἐποιήσαντο μὴ
μηδίσαι Ἀθηναίους, τότε δὲ ὤρην ἐποιήσαντο οὐδεμίαν,
ἄλλο γε ἢ ὅτι ὁ Ἰσθμός σφι ἐτετείχιστο καὶ ἐδόκεον Ἀθη-
ναίων ἔτι δέεσθαι οὐδέν· ὅτε δὲ Ἀλέξανδρος ἀπίκετο ἐς τὴν
Ἀττικήν, οὔκω ἀπετετείχιστο, ἐργάζοντο δὲ μεγάλως καταρ-
9 ρωδηκότες τοὺς Πέρσας. τέλος δὲ τῆς τε ὑποκρίσιος καὶ
ἐξόδου τῶν Σπαρτιητέων ἐγένετο τρόπος τοιόσδε· τῇ προτε-

1 ἀπ' ἡμέων] ἡμέτερον P 2 ἀκίβδηλον ἐὸν C P 4 ἐξέμαθε R 5 καὶ ὅτι R S V ⟨τὸ⟩ διὰ Stein 7 τὸν Πέρσην del. Krueger : τῷ Πέρσῃ Reiske 8 τε om. C 9 προσβαλόντα A B : προσβάλλοντα C : an προεσβαλόντα? Stein 12 ἐπεὶ C 13 ἐπιτηδέστατόν R S V : -εώτατόν C P 14 μαχέσασθαι A B C P ἄρα om. S V 15 ἀνεβάλοντο C P R V ὑποκρίνεσθαι A B 20 εἶπαι R S V 22 οὐδὲ μίην R S V 24 δεῖσθαι A B C P οὐδενός R S V ὁ Ἀλέξανδρος C P

ραίῃ τῆς ὑστάτης καταστάσιος μελλούσης ἔσεσθαι Χίλεος
ἀνὴρ Τεγεήτης, δυνάμενος ἐν Λακεδαίμονι μέγιστον ξείνων,
τῶν ἐφόρων ἐπύθετο πάντα λόγον, τὸν δὴ οἱ Ἀθηναῖοι
ἔλεγον. ἀκούσας δὲ [ταῦτα] ὁ Χίλεος ἔλεγε ἄρα σφι τάδε· 2
Οὕτως ἔχει, ἄνδρες ἔφοροι· Ἀθηναίων ἡμῖν ἐόντων μὴ
ἀρθμίων, τῷ δὲ βαρβάρῳ συμμάχων, καίπερ τείχεος διὰ
τοῦ Ἰσθμοῦ ἐληλαμένου καρτεροῦ, μεγάλαι κλισιάδες ἀνα-
πεπτέαται ἐς τὴν Πελοπόννησον τῷ Πέρσῃ. ἀλλ' ἐσακού-
σατε, πρίν τι ἄλλο Ἀθηναίοισι δόξαι σφάλμα φέρον τῇ
Ἑλλάδι. ὁ μέν σφι ταῦτα συνεβούλευε· οἱ δὲ φρενὶ 10
λαβόντες τὸν λόγον αὐτίκα, φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι
τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων, νυκτὸς ἔτι ἐκπέμπουσι
πεντακισχιλίους Σπαρτιητέων [καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες
τῶν εἱλώτων], Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτρέψαντες
ἐξάγειν. ἐγίνετο μέν νυν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ 2
Λεωνίδεω· ἀλλ' ὁ μὲν ἦν ἔτι παῖς, ὁ δὲ τούτου ἐπίτροπός
τε καὶ ἀνεψιός. Κλεόμβροτος γὰρ ὁ Παυσανίεω μὲν πατήρ,
Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν, ἀλλ' ἀπαγαγὼν ἐκ
τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ
ταῦτα οὐ πολλόν τινα χρόνον βιοὺς ἀπέθανε. ἀπῆγε δὲ 3
τὴν στρατιὴν ὁ Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε·
θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ὁ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ.
προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος,
ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς. οἱ μὲν δὴ σὺν Παυσανίῃ
ἐξεληλύθεσαν ἔξω Σπάρτης· οἱ δὲ ἄγγελοι, ὡς ἡμέρη 11
ἐγεγόνεε, οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς
ἐφόρους, ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ

1 Χείλεως Plut. mor. 871 4 ταῦτα om. A B C 5 μὴ ἐόντων R S V 6 τῷδε τῷ R S V 7 ἀναπεπταίαται A[1] B 8 ἐσακούσετε B 10 ἐν φρενὶ R S V 13 πεντακισχιλίων R S V καὶ . . . εἱλώτων om. R S V 14 ἐπιτάξαντες A B C P 15 ἐγένετο A B C S νυν om. A B C P 17 ἀνεψιὸς Κλεόμβροτος· Κλεόμβροτος R V γὰρ] μὲν C 19 alt. τὴν om. C R S V 20 χρόνον τινὰ A B C P ἀπήγαγε Cobet 23 προσερέεται R V ὁ Παυσ. R S V 25 ἐξεληλύθησαν C 26 ἰδόντες C

τὴν ἑωυτοῦ ἕκαστος· ἐπελθόντες δὲ ἔλεγον τάδε· Ὑμεῖς
μέν, ὦ Λακεδαιμόνιοι, αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε
ἄγετε καὶ παίζετε, καταπροδόντες τοὺς συμμάχους· Ἀθηναῖοι
δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεϊ τε συμμάχων καταλύ-
2 σονται τῷ Πέρσῃ οὕτως ὅκως ἂν δύνωνται. καταλυσάμενοι
δέ, δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα, συστρατευ-
σόμεθα ἐπὶ τὴν ἂν ἐκεῖνοι ἐξηγέωνται. ὑμεῖς δὲ τὸ ἐνθεῦτεν
μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ. ταῦτα
λεγόντων τῶν ἀγγέλων οἱ ἔφοροι εἶπαν ἐπ' ὅρκου καὶ δὴ
δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στίχοντας ἐπὶ τοὺς ξείνους·
3 ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους. οἱ δὲ ὡς οὐκ εἰδότες
ἐπειρώτων τὸ λεγόμενον, ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ
ἐόν, ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην
διώκοντες· σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες
πεντακισχίλιοι [ὁπλῖται] τὠυτὸ τοῦτο ἐποίεον.
12 Οἱ μὲν δὴ ἐς τὸν Ἰσθμὸν ἠπείγοντο· Ἀργεῖοι δὲ ἐπείτε
τάχιστα ἐπύθοντο τοὺς μετὰ Παυσανίεω ἐξεληλυθότας ἐκ
Σπάρτης, πέμπουσι κήρυκα τῶν ἡμεροδρόμων ἀνευρόντες
τὸν ἄριστον ἐς τὴν Ἀττικήν, πρότερον αὐτοὶ Μαρδονίῳ
2 ὑποδεξάμενοι σχήσειν τὸν Σπαρτιήτην μὴ ἐξιέναι· ὃς ἐπείτε
ἀπίκετο ἐς τὰς Ἀθήνας, ἔλεγε τάδε· Μαρδόνιε, ἔπεμψάν
με Ἀργεῖοι φράσοντά τοι ὅτι ἐκ Λακεδαίμονος ἐξελήλυθε
ἡ νεότης, καὶ ὡς οὐ δυνατοὶ αὐτὴν ἴσχειν εἰσὶ Ἀργεῖοι μὴ
13 οὐκ ἐξιέναι. πρὸς ταῦτα τύγχανε εὖ βουλευόμενος. ὁ μὲν
δὴ εἴπας ταῦτα ἀπαλλάσσετο ὀπίσω, Μαρδόνιος δὲ οὐδαμῶς
ἔτι πρόθυμος ἦν μένειν ἐν τῇ Ἀττικῇ, ὡς ἤκουσε ταῦτα.
πρὶν μέν νυν ἢ πυθέσθαι ἀνεκώχευε, θέλων εἰδέναι τὸ παρ'

1 τῆς P 4 χήτει A B R : χητι C P S V τε om. R S V 6 ὅτι εἰ S V γενόμεθα C R S V 7 τὴν P R V : τῇ S : ἣν A B C 8 ἐκβαίνει C : ἐκβαίη R S V ταῦτα δὲ R S V 9 ἐφόρκου A B 10 Ὀρεστείῳ S V : Ὀρεστίῳ R στείχοντας A B C P[c] 11 ἐκάλουν R S V οἱ δὲ om. C 12 ἐπειρώτεον R S V 13 θώυματι A B P 15 ὁπλῖται om. R S V 19 αὐτῷ R S V 20 ἐπεὶ R S V : om. C 22 σοι A B C : τε S [V] ἐξελήλυθεν C 23 αὐτοὶ R S V ἔχειν A B C P 26 ἤκουε C 27 ἢ om. P R S V

Ἀθηναίων, ὁκοῖόν τι ποιήσουσι, καὶ οὔτε ἐπήμαινε οὔτε
ἐσίνετο γῆν τὴν Ἀττικήν, ἐλπίζων διὰ παντὸς [τοῦ χρόνου]
ὁμολογήσειν σφέας· ἐπεὶ δὲ οὐκ ἔπειθε, πυθόμενος πάντα 2
λόγον, πρὶν ἢ τοὺς μετὰ Παυσανίεω ἐς τὸν Ἰσθμὸν ἐσβαλεῖν,
ὑπεξεχώρεε ἐμπρήσας τε τὰς Ἀθήνας, καὶ εἴ κού τι ὀρθὸν
ἦν τῶν τειχέων ἢ τῶν οἰκημάτων ἢ τῶν ἱρῶν, πάντα κατα-
βαλὼν καὶ συγχώσας. ἐξήλαυνε δὲ τῶνδε εἵνεκεν, ὅτι οὔτε 3
ἱππασίμη ἡ χώρη ἦν ἡ Ἀττική, εἴ τε νικῷτο συμβαλών,
ἀπάλλαξις οὐκ ἦν ὅτι μὴ κατὰ στεινόν, ὥστε καὶ ὀλίγους
σφέας ἀνθρώπους ἴσχειν. ἐβουλεύετο ὦν ἐπαναχωρήσας
ἐς τὰς Θήβας συμβαλεῖν πρὸς πόλι τε φιλίῃ καὶ ⟨ἐν⟩ χώρῃ
ἱππασίμῳ. Μαρδόνιος μὲν δὴ ὑπεξεχώρεε, ἤδη δὲ ἐν τῇ 14
ὁδῷ ἐόντι αὐτῷ ἦλθε ἀγγελίη πρόδρομον ἄλλην στρατιὴν
ἥκειν ἐς Μέγαρα, Λακεδαιμονίων χιλίους. πυθόμενος δὲ
ταῦτα ἐβουλεύετο, θέλων εἴ κως τούτους πρῶτον ἕλοι. ὑπο-
στρέψας δὲ τὴν στρατιὴν ἦγε ἐπὶ τὰ Μέγαρα· ἡ δὲ ἵππος
προελθοῦσα κατιππάσατο χώρην τὴν Μεγαρίδα. ἐς ταύτην
δὴ ἑκαστάτω τῆς Εὐρώπης τὸ πρὸς ἡλίου δύνοντος ἡ Περσικὴ
αὕτη στρατιὴ ἀπίκετο. μετὰ δὲ ταῦτα Μαρδονίῳ ἦλθε 15
ἀγγελίη ὡς ἁλέες εἴησαν οἱ Ἕλληνες ἐν τῷ Ἰσθμῷ. οὕτω
δὴ ὀπίσω ἐπορεύετο διὰ Δεκελέης· οἱ γὰρ βοιωτάρχαι μετε-
πέμψαντο τοὺς προσχώρους τῶν Ἀσωπίων, οὗτοι δὲ αὐτῷ
τὴν ὁδὸν ἡγέοντο ἐς Σφενδαλέας, ἐνθεῦτεν δὲ ἐς Τάναγραν.
ἐν Ταναγρῃ δὲ νύκτα ἐναυλισάμενος καὶ τραπόμενος τῇ 2
ὑστεραίῃ ἐς Σκῶλον ἐν γῇ τῇ Θηβαίων ἦν. ἐνθαῦτα δὲ τῶν
Θηβαίων καίπερ μηδιζόντων ἔκειρε τοὺς χώρους, οὔτι κατὰ
ἔχθος αὐτῶν ἀλλ' ὑπ' ἀναγκαίης μεγάλης ἐχόμενος, βουλό-

2 ἐσινέετο R S V τοῦ χρόνου om. S 3 τὸν πάντα P R S V 4 ἐμβαλεῖν A B C P 5 τε] δὲ A¹ C 7 δὲ om. A B C 8 alt. ἡ om. C 9 καὶ om. A B C P 11 Ἀθήνας C¹ R S V συμβάλλειν R S V πόλεις C ἐν add. Schweighaeuser χώρῃ τῇ S V 12 ὑπεχώρεεν R S V 13 πρόδρομον Schweighaeuser: πρόδρομος L 15 θέλων om. duo deterr. 16 pr. δὲ] δὴ Stein 17 προσελθοῦσα A B C P¹ 18 δὲ R S V 19 στρατιὴ αὕτη A B C ἦλθε] ἧκε P 21 Δεκελείης A B C P 23 Τανάγρην R S V 25 Θηβαίω R V 27 ἐχόμενος del. Cobet βουλόμενος om. A B C P¹

μενος ἔρυμά τε τῷ στρατοπέδῳ ποιήσασθαι, καὶ ἢν συμβα-
λόντι οἱ μὴ ἐκβαίνῃ ὁκοῖόν τι ἐθέλοι, κρησφύγετον τοῦτο
3 ἐποιέετο. παρῆκε δὲ αὐτοῦ τὸ στρατόπεδον ἀρξάμενον ἀπὸ
Ἐρυθρέων παρὰ Ὑσιάς, κατέτεινε δὲ ἐς τὴν Πλαταιίδα γῆν,
παρὰ τὸν Ἀσωπὸν ποταμὸν τεταγμένον. οὐ μέντοι τό γε
τεῖχος τοσοῦτον ἐποιέετο, ἀλλ' ὡς ἐπὶ δέκα σταδίους μάλιστά
κῃ μέτωπον ἕκαστον.
4 Ἐχόντων δὲ τὸν πόνον τοῦτον τῶν βαρβάρων Ἀτταγῖνος
ὁ Φρύνωνος ἀνὴρ Θηβαῖος παρασκευασάμενος μεγάλως ἐκάλεε
ἐπὶ ξείνια αὐτόν τε Μαρδόνιον καὶ πεντήκοντα Περσέων
τοὺς λογιμωτάτους, κληθέντες δὲ οὗτοι εἵποντο· ἦν δὲ τὸ
16 δεῖπνον ποιεύμενον ἐν Θήβῃσι. τάδε δὲ ἤδη τὰ ἐπίλοιπα
ἤκουον Θερσάνδρου ἀνδρὸς μὲν Ὀρχομενίου, λογίμου δὲ ἐς
τὰ πρῶτα ἐν Ὀρχομενῷ. ἔφη δὲ ὁ Θέρσανδρος κληθῆναι
καὶ αὐτὸς ὑπὸ Ἀτταγίνου ἐπὶ τὸ δεῖπνον τοῦτο, κληθῆναι
δὲ καὶ Θηβαίων ἄνδρας πεντήκοντα, καί σφεων οὐ χωρὶς
ἑκατέρους κλῖναι, ἀλλὰ Πέρσην τε καὶ Θηβαῖον ἐν κλίνῃ
2 ἑκάστῃ. ὡς δὲ ἀπὸ δείπνου ἦσαν, διαπινόντων τὸν Πέρσην
τὸν ὁμόκλινον Ἑλλάδα γλῶσσαν ἱέντα εἰρέσθαι αὐτὸν ποδαπός
ἐστι, αὐτὸς δὲ ὑποκρίνασθαι ὡς εἴη Ὀρχομένιος. τὸν δὲ
εἰπεῖν· Ἐπεί νυν ὁμοτράπεζός τέ μοι καὶ ὁμόσπονδος ἐγένεο,
μνημόσυνά τοι γνώμης τῆς ἐμῆς καταλιπέσθαι θέλω, ἵνα
καὶ προειδὼς αὐτὸς περὶ σεωυτοῦ βουλεύεσθαι ἔχῃς τὰ
3 συμφέροντα. ὁρᾷς τούτους τοὺς δαινυμένους Πέρσας καὶ
τὸν στρατὸν τὸν ἐλίπομεν ἐπὶ τῷ ποταμῷ στρατοπεδευόμενον;
τούτων πάντων ὄψεαι ὀλίγου τινὸς χρόνου διελθόντος ὀλίγους
τινὰς τοὺς περιγενομένους. ταῦτά τε ἅμα τὸν Πέρσην λέγειν

1 στρατῷ C P 2 οἱ] οὐ C θέλῃ R S V 5 τεταμένον Reiske 6 τοσοῦτο A B C: οὕτω R S V 11 τοὺς om. A^1 12 τὰ δὲ δὲ δη R: τὰ δὲ ἤδη S V 16 σφεας E 17 κλιθῆναι Reiske: κλινῆναι G. Dindorf 18 διαπινόντων om. E 19 ποδαπός E R S V: ὁποδαπός rell.: ὁκοδαπός Bekker 21 ἐπεί νυν E R V: ἐπεὶ νῦν rell. ἐγένετο R V (?) 22 τοι] τε C S [V] ἐθέλω R S V 23 αὐτὸ R ἑωυτοῦ C 24 τοὺς om. A^1 C δαινυμένους E R V 25 ἐπὶ τῷ ποταμῷ om. E 27 τε ἅμα E R S V: ἅμα τε rell.

καὶ μετιέναι πολλὰ τῶν δακρύων. αὐτὸς δὲ θωμάσας τὸν 4
λόγον εἰπεῖν πρὸς αὐτόν· Οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν
ἐστι λέγειν καὶ τοῖσι μετ᾽ ἐκεῖνον ἐν αἴνῃ ἐοῦσι Περσέων;
τὸν δὲ μετὰ ταῦτα εἰπεῖν· Ξεῖνε, ὅ τι δεῖ γενέσθαι ἐκ τοῦ
θεοῦ, ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ· οὐδὲ γὰρ πιστὰ λέγουσι
ἐθέλει πείθεσθαι οὐδείς. ταῦτα δὲ Περσέων συχνοὶ ἐπιστά- 5
μενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι. ἐχθίστη δὲ ὀδύνη
[ἐστὶ] τῶν ἐν ἀνθρώποισι αὕτη, πολλὰ φρονέοντα μηδενὸς
κρατέειν. ταῦτα μὲν τοῦ Ὀρχομενίου Θερσάνδρου ἤκουον,
καὶ τάδε πρὸς τούτοισι, ὡς αὐτὸς αὐτίκα λέγοι ταῦτα πρὸς
ἀνθρώπους πρότερον ἢ γενέσθαι ἐν Πλαταιῇσι τὴν μάχην.

Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν 17
ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς
Ἀθήνας ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων,
μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον· ἐμήδιζον γὰρ δὴ σφόδρα
καὶ οὗτοι, οὐκ ἑκόντες ἀλλ᾽ ὑπ᾽ ἀναγκαίης. ἡμέρῃσι δὲ οὐ 2
πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον
αὐτῶν ὁπλῖται χίλιοι· ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν
ἀστῶν δοκιμώτατος. ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας,
πέμψας ὁ Μαρδόνιος [ἱππέας] ἐκέλευέ σφεας ἐπ᾽ ἑωυτῶν ἐν
τῷ πεδίῳ ἵζεσθαι. ὡς δὲ ἐποίησαν ταῦτα, αὐτίκα παρῆν 3
ἵππος ἡ ἅπασα. μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ στρα-
τοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντος φήμη ὡς
κατακοντιεῖ σφεας, διεξῆλθε δὲ δι᾽ αὐτῶν Φωκέων τὠυτὸ
τοῦτο. ἔνθα δή σφι ὁ στρατηγὸς Ἁρμοκύδης παραίνεε λέγων 4
τοιάδε· Ὦ Φωκέες, πρόδηλα γὰρ ὅτι ἡμέας οὗτοι οἱ ἄνθρωποι
μέλλουσι προόπτῳ θανάτῳ δώσειν, διαβεβλημένους ὑπὸ

2 τε om. E χρεών E P R V 6 πείθεσθαι θέλει R S V 8 ἐστὶ om. P[t]: post ἀνθρώποισι R S V 9 κρατεῖν C τοῦ om. A B C P 11 ἀνθρώπους] ἄλλους Valckenaer ἐν om. R Πλαταίῃσι A B C: Πλαταίῇσι R 12 στρατευομένου R S V 13 συνέβαλον C: συνέβαλλον P[t] R S V: συνεσέβαλλον P[m] 15 συνεσέβαλλον P: συνέβαλον S δὴ om. C R S V 18 αὐτέων R S V 19 δυνατώτατος A B C ἐς τὰς Θ. R S V 20 ἱππέας ante ὁ Μαρδ. R S V: del. Kallenberg ἐκέλευσέ A B C P ἀπ᾽ R S V 21 ὡς] ἐπεὶ A B C P 22 ἡ ἵππος R S V 26 τάδε B

Θεσσαλῶν, ὡς ἐγὼ εἰκάζω· νῦν ὦν ἄνδρα πάντα τινὰ ὑμέων
χρεόν ἐστι γενέσθαι ἀγαθόν· κρέσσον γὰρ ποιεῦντάς τι καὶ
ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα ἤ περ παρέχοντας δια-
φθαρῆναι αἰσχίστῳ μόρῳ. ἀλλὰ μαθέτω τις αὐτῶν ὅτι ἐόντες
18 βάρβαροι ἐπ' Ἕλλησι ἀνδράσι φόνον ἔρραψαν. ὁ μὲν
ταῦτα παραίνεε· οἱ δὲ ἱππέες ἐπείτε σφέας ἐκυκλώσαντο,
ἐπήλαυνον ὡς ἀπολέοντες, καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς
ἀπήσοντες, καί κού τις καὶ ἀπῆκε. καὶ οἳ ἀντίοι ἔστησαν,
πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα.
2 ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω. οὐκ
ἔχω δ' ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς
Φωκέας δεηθέντων Θεσσαλῶν, ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν
τραπομένους, δείσαντες μὴ καὶ σφίσι γένηται τρώματα,
οὕτω δὴ ἀπήλαυνον ὀπίσω (ὡς γάρ σφι ἐνετείλατο Μαρδό-
νιος) οὔτ' εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέ-
3 χουσι. ὡς δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται, πέμψας Μαρδόνιος
κήρυκα ἔλεγε τάδε· Θαρσέετε, ὦ Φωκέες· ἄνδρες γὰρ ἐφά-
νητε ἐόντες ἀγαθοί, οὐκ ὡς ἐγὼ ἐπυνθανόμην. καὶ νῦν
προθύμως φέρετε τὸν πόλεμον τοῦτον· εὐεργεσίῃσι γὰρ οὐ
νικήσετε οὔτ' ὦν ἐμὲ οὔτε βασιλέα. τὰ περὶ Φωκέων μὲν
19 ἐς τοσοῦτον ἐγένετο· Λακεδαιμόνιοι δὲ ὡς ἐς τὸν Ἰσθμὸν
ἦλθον, ἐν τούτῳ ἐστρατοπεδεύοντο. πυνθανόμενοι δὲ ταῦτα
οἱ λοιποὶ Πελοποννήσιοι τοῖσι τὰ ἀμείνω ἑάνδανε, οἱ δὲ καὶ
ὁρῶντες ἐξιόντας Σπαρτιήτας, οὐκ ἐδικαίευν λείπεσθαι τῆς
2 ἐξόδου [Λακεδαιμονίων]. ἐκ δὴ ὦν τοῦ Ἰσθμοῦ καλλιερη-
σάντων [τῶν ἱρῶν] ἐπορεύοντο πάντες καὶ ἀπικνέονται ἐς
Ἐλευσῖνα· ποιήσαντες δὲ καὶ ἐνθαῦτα ἱρά, ὥς σφι ἐκαλ-

1 ὦν om. ABCP ἄνδρα τινὰ πάντα CP: πάντά τινα ἄνδρα RSV 2 γίνεσθαι RSV 6 ἐπεί ABCP 7 ἀπολεῦντες RSV δὴ (sic C)] δὴ καὶ B 8 ἀφήσοντες ABC ἀφῆκε ABC οἳ ACP: οἱ BSV: om. R ἔστασαν CP 9 στρέψαντες ABC κυκλώσαντες RSV 11 εἰ om. CR 12 εώρων ABC 13 τρῶμα Naber 14 ὃς R 16 ἀπήλαυσαν R: ἀπήλαυνον C 21 τοσοῦτο ABCP 25 Λακεδαιμονίων del. Stein 26 τῶν ἱρῶν del. Krueger 27 ἐκαλλιέρεε, τὸ Suevern: ἐκαλλιρέετο R: ἐκαλιὲρέετο C: ἐκαλλιερέετο rell.

λιέρεε, τὸ πρόσω ἐπορεύοντο, Ἀθηναῖοι δὲ ἅμα αὐτοῖσι,
διαβάντες μὲν ἐκ Σαλαμῖνος, συμμιγέντες δὲ ἐν Ἐλευσῖνι.
ὡς δὲ ἄρα ἀπίκοντο τῆς Βοιωτίης ἐς Ἐρυθράς, ἔμαθόν τε 3
δὴ τοὺς βαρβάρους ἐπὶ τῷ Ἀσωπῷ στρατοπεδευομένους,
φρασθέντες δὲ τοῦτο ἀντετάσσοντο ἐπὶ τῆς ὑπωρέης τοῦ
Κιθαιρῶνος. Μαρδόνιος δέ, ὡς οὐ κατέβαινον οἱ Ἕλληνες 20
ἐς τὸ πεδίον, πέμπει ἐς αὐτοὺς πᾶσαν τὴν ἵππον, τῆς
ἱππάρχεε Μασίστιος εὐδοκιμέων παρὰ Πέρσῃσι, τὸν Ἕλληνες
Μακίστιον καλέουσι, ἵππον ἔχων Νησαῖον χρυσοχάλινόν τε
καὶ ἄλλως κεκοσμημένον καλῶς. ἐνθαῦτα ὡς προσήλασαν
οἱ ἱππόται πρὸς τοὺς Ἕλληνας, προσέβαλλον κατὰ τέλεα,
προσβάλλοντες δὲ κακὰ μεγάλα ἐργάζοντο καὶ γυναῖκάς
σφεας ἀπεκάλεον. κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον 21
ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός, καὶ
ἡ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ. προσβαλλούσης
ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς
στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα, ἀπικόμενος δὲ ὁ κῆρυξ
πρὸς αὐτοὺς ἔλεγε τάδε· Μεγαρέες λέγουσι· Ἡμεῖς, ἄνδρες 2
σύμμαχοι, οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι
μοῦνοι, ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν· ἀλλὰ
καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζεύ-
μενοι. νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς
τάξιος, ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν. ὁ μὲν δή σφι 3
ταῦτα ἀπήγγελλε, Παυσανίης δὲ ἀπεπειρᾶτο τῶν Ἑλλήνων
εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον
τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι. οὐ βουλομένων
δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριη-

1 ἐπορεύετο R 5 δὲ] τε Schaefer ὑπωρείης L 8 ἵπ-παρχε R 9 τε om. ABCP[1] 11 τοὺς om. C προσέβαλον PRSV 12 προσβάλλοντες Eust. Il. 668: προσβαλλόντες V: προσβαλόντες rell. 13 σφεας om. Eust. 14 ᾗ τε RSV: ᾗι τὸ ABP[1]: ᾗι P[c]: ᾗ τὸ C 15 ἡ om. ABCP προσβαλούσης CPRV 20 ἐπ' ἣν RSV 21 πιεζόμενοι ABCP 22 διαδόχους πέμψητε RSV 24 ἀπήγγειλε C 25 ἐθελοντὰς RV 26 τάσεσθαι R

κόσιοι λογάδες, τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος ὁ Λάμπωνος.
22 οὗτοι ἦσαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν
παρεόντων Ἑλλήνων ἐς Ἐρυθρὰς ταχθέντες, τοὺς τοξότας
προσελόμενοι. μαχομένων δέ σφεων ἐπὶ χρόνον τέλος
τοιόνδε ἐγένετο τῆς μάχης· προσβαλλούσης τῆς ἵππου κατὰ
τέλεα ὁ Μασιστίου προέχων τῶν ἄλλων ἵππος βάλλεται
τοξεύματι τὰ πλευρά, ἀλγήσας δὲ ἵσταταί τε ὀρθὸς καὶ
2 ἀποσείεται τὸν Μασίστιον. πεσόντι δὲ αὐτῷ οἱ Ἀθηναῖοι
αὐτίκα ἐπεκέατο. τόν τε δὴ ἵππον αὐτοῦ λαμβάνουσι καὶ
αὐτὸν ἀμυνόμενον κτείνουσι, κατ' ἀρχὰς οὐ δυνάμενοι.
ἐνεσκεύαστο γὰρ οὕτως· ἐντὸς θώρηκα εἶχε χρύσεον λεπι-
δωτόν, κατύπερθε δὲ τοῦ θώρηκος κιθῶνα φοινίκεον ἐνεδεδύκεε.
τύπτοντες δὲ ἐς τὸν θώρηκα ἐποίευν οὐδέν, πρίν γε δὴ
μαθών τις τὸ ποιεύμενον παίει μιν ἐς τὸν ὀφθαλμόν. οὕτω
3 δὴ ἔπεσέ τε καὶ ἀπέθανε. ταῦτα δέ κως γινόμενα ἐλελήθεε
τοὺς ἄλλους ἱππέας· οὔτε γὰρ πεσόντα μιν εἶδον ἀπὸ τοῦ
ἵππου οὔτε ἀποθνήσκοντα, ἀναχωρήσιός τε γινομένης καὶ
ὑποστροφῆς οὐκ ἔμαθον τὸ γινόμενον. ἐπείτε δὲ ἔστησαν,
αὐτίκα ἐπόθεσαν, ὥς σφεας οὐδεὶς ἦν ὁ τάσσων· μαθόντες
δὲ τὸ γεγονός, διακελευσάμενοι ἤλαυνον τοὺς ἵππους πάντες,
23 ὡς ἂν τόν γε νεκρὸν ἀνελοίατο. ἰδόντες δὲ οἱ Ἀθηναῖοι
οὐκέτι κατὰ τέλεα προσελαύνοντας τοὺς ἱππέας ἀλλ' ἅμα
πάντας, τὴν ἄλλην στρατιὴν ἐπεβώσαντο. ἐν ᾧ δὲ ὁ πεζὸς
ἅπας ἐπεβοήθεε, ἐν τούτῳ μάχη ὀξέα περὶ τοῦ νεκροῦ γίνεται.
2 ἕως μέν νυν μοῦνοι ἦσαν οἱ τριηκόσιοι, ἑσσοῦντό τε πολλὸν
καὶ τὸν νεκρὸν ἀπέλειπον· ὡς δέ σφι τὸ πλῆθος ἐπεβοήθησε,
οὕτω δὴ οὐκέτι οἱ ἱππόται ὑπέμενον, οὐδέ σφι ἐξεγένετο
τὸν νεκρὸν ἀνελέσθαι, ἀλλὰ πρὸς ἐκείνῳ ἄλλους προσαπώ-

1 Λάμπονος R 2 τε om. RSV 5 ἐγίνετο C ἐπὶ τῆς ABCP^m προσβαλούσης PRV 7 τε om. PRSV 9 ἀπεκέατο R τε δὴ RV: δὲ δὴ S: δὲ P: δὴ ABC 12 χιτῶνα RSV φοινίκεὸν R ἐνδεδύκεε RSV 19 τάξων Herwerden 21 γε om. ABCP 22 ἀλλὰ πάντας ABCP 24 ἐβώθεεν RSV ὀξεια L ἐγίνετο RSV 26 ἀπέλιπον RSV ἐπεβοήθησαν S: -σεν RV 28 προσαπόλεσαν RSV

λεσαν τῶν ἱππέων. ἀποστήσαντες ὦν ὅσον τε δύο στάδια
ἐβουλεύοντο ὅ τι χρεὸν εἴη ποιέειν· ἐδόκεε δέ σφι ἀναρχίης
ἐούσης ἀπελαύνειν παρὰ Μαρδόνιον. ἀπικομένης δὲ τῆς 24
ἵππου ἐς τὸ στρατόπεδον πένθος ἐποιήσαντο Μασιστίου
πᾶσά τε ἡ στρατιὴ καὶ Μαρδόνιος μέγιστον, σφέας τε
αὐτοὺς κείροντες καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια οἰμωγῇ
τε χρεώμενοι ἀπλέτῳ· ἅπασαν γὰρ τὴν Βοιωτίην κατεῖχε
ἠχὼ ὡς ἀνδρὸς ἀπολομένου μετά γε Μαρδόνιον λογιμωτάτου
παρά τε Πέρσῃσι καὶ βασιλέϊ.
Οἱ μέν νυν βάρβαροι τρόπῳ τῷ σφετέρῳ ἀποθανόντα
ἐτίμων Μασίστιον· οἱ δὲ Ἕλληνες ὡς τὴν ἵππον ἐδέξαντο 25
προσβάλλουσαν καὶ δεξάμενοι ὤσαντο, ἐθάρσησαν πολλῷ
μᾶλλον. καὶ πρῶτα μὲν ἐς ἅμαξαν ἐσθέντες τὸν νεκρὸν
παρὰ τὰς τάξις ἐκόμιζον· ὁ δὲ νεκρὸς ἦν θέης ἄξιος μεγάθεος
εἵνεκα καὶ κάλλεος· τῶν δὲ εἵνεκα καὶ ταῦτα ἐποίευν· ἐκλι-
πόντες τὰς τάξις ἐφοίτων θεησόμενοι Μασίστιον. μετὰ δὲ 2
ἔδοξέ σφι ἐπικαταβῆναι ἐς Πλαταιάς· ὁ γὰρ χῶρος ἐφαίνετο
πολλῷ ἐὼν ἐπιτηδεότερός σφι ἐνστρατοπεδεύεσθαι ὁ Πλα-
ταιικὸς τοῦ Ἐρυθραίου τά τε ἄλλα καὶ εὐυδρότερος. ἐς
τοῦτον δὴ τὸν χῶρον καὶ ἐπὶ τὴν κρήνην τὴν Γαργαφίην
τὴν ἐν τῷ χώρῳ τούτῳ ἐοῦσαν ἔδοξέ σφι χρεὸν εἶναι ἀπι-
κέσθαι καὶ διαταχθέντας στρατοπεδεύεσθαι. ἀναλαβόντες 3
δὲ τὰ ὅπλα ἤισαν διὰ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος παρὰ
Ὑσιὰς ἐς τὴν Πλαταιίδα γῆν, ἀπικόμενοι δὲ ἐτάσσοντο
κατὰ ἔθνεα πλησίον τῆς τε κρήνης τῆς Γαργαφίης καὶ τοῦ
τεμένεος τοῦ Ἀνδροκράτεος τοῦ ἥρωος διὰ ὄχθων τε οὐκ
ὑψηλῶν καὶ ἀπέδου χώρου. ἐνθαῦτα ἐν τῇ διατάξι ἐγένετο 26
λόγων πολλὸς ὠθισμὸς Τεγεητέων τε καὶ Ἀθηναίων· ἐδι-

4 ἐποιήσατο R 8 γε om. R S V 10–11 ἐτίμων ἀποθανόντα R S V 12 προσβαλοῦσαν R S V ἐθάρρησαν C P R S V τε πολλῷ A B C P 14 ἐκομίζοντο R S V 15 δὲ] δὴ Krueger καὶ om. R S V ἐποίεον P R S V ἐκλείποντες A B C P 16 ἐφοίτεον R S V 18 ἐπιτηδεώτερός C P R Πλαταϊκὸς A B C 23 ὑπωρείης L 24 Ὑασιὰς R S V 27 χωρίου C P διατάξι P: -ξει rell. 28 πολλῶν A B C P[1] ἐδικαίουν A B

καίευν γὰρ αὐτοὶ ἑκάτεροι ἔχειν τὸ ἕτερον κέρας, καὶ καινὰ
καὶ παλαιὰ παραφέροντες ἔργα. τοῦτο μὲν οἱ Τεγεῆται
2 ἔλεγον τάδε· Ἡμεῖς αἰεί κοτε ἀξιεύμεθα ταύτης τῆς τάξιος
ἐκ τῶν συμμάχων ἁπάντων, ὅσαι ἤδη ἔξοδοι κοιναὶ ἐγένοντο
Πελοποννησίοισι καὶ τὸ πάλαι καὶ τὸ νέον, ἐξ ἐκείνου τοῦ
χρόνου ἐπείτε Ἡρακλεῖδαι ἐπειρῶντο μετὰ τὸν Εὐρυσθέος
3 θάνατον κατιόντες ἐς Πελοπόννησον. τότε εὑρόμεθα τοῦτο
διὰ πρῆγμα τοιόνδε· ἐπεὶ μετὰ Ἀχαιῶν καὶ Ἰώνων τῶν τότε
ἐόντων ἐν Πελοποννήσῳ ἐκβοηθήσαντες ἐς τὸν Ἰσθμὸν
ἱζόμεθα ἀντίοι τοῖσι κατιοῦσι, τότε ὦν λόγος Ὕλλον ἀγο-
ρεύσασθαι ὡς χρεὸν εἴη τὸν μὲν στρατὸν τῷ στρατῷ μὴ
ἀνακινδυνεύειν συμβάλλοντα, ἐκ δὲ τοῦ Πελοποννησίου
στρατοπέδου τὸν ἂν σφέων αὐτῶν κρίνωσι εἶναι ἄριστον,
4 τοῦτόν οἱ μουνομαχῆσαι ἐπὶ διακειμένοισι. ἔδοξέ τε τοῖσι
Πελοποννησίοισι ταῦτα εἶναι ποιητέα καὶ ἔταμον ὅρκιον ἐπὶ
λόγῳ τοιῷδε, ἢν μὲν Ὕλλος νικήσῃ τὸν Πελοποννησίων
ἡγεμόνα, κατιέναι Ἡρακλείδας ἐπὶ τὰ πατρώια, ἢν δὲ νικηθῇ,
τὰ ἔμπαλιν Ἡρακλείδας ἀπαλλάσσεσθαι καὶ ἀπάγειν τὴν
στρατιὴν ἑκατόν τε ἐτέων μὴ ζητῆσαι κάτοδον ἐς Πελοπόν-
5 νησον. προεκρίθη τε δὴ ἐκ πάντων τῶν συμμάχων ἐθε-
λοντὴς Ἔχεμος ὁ Ἠερόπου τοῦ Φηγέος, στρατηγός τε ἐὼν
καὶ βασιλεὺς ἡμέτερος, καὶ ἐμουνομάχησέ τε καὶ ἀπέκτεινε
Ὕλλον. ἐκ τούτου τοῦ ἔργου εὑρόμεθα ἐν Πελοποννησίοισι
[τε] τοῖσι τότε καὶ ἄλλα γέρεα μεγάλα, τὰ διατελέομεν
ἔχοντες, καὶ τοῦ κέρεος τοῦ ἑτέρου αἰεὶ ἡγεμονεύειν κοινῆς
6 ἐξόδου γινομένης. ὑμῖν μέν νυν, ὦ Λακεδαιμόνιοι, οὐκ
ἀντιεύμεθα, ἀλλὰ διδόντες αἵρεσιν ὁκοτέρου βούλεσθε κέρεος

3 ἀεί R V τάξιος . . . ἐγένοντο om. R 4 πάντων S V ἔξοδοι ἤδη A B C 5 παλαιὸν A B C P 6 Εὐρυσθένεος C S V 10 ἀντίον B ἀγορήσασθαι Grashof (non C) 12 συμβαλόντα A B C P 13 εἶναι om. P[t] 15 ὅρκια B C 16 τῶν S V 17 ἐπὶ . . . Ἡρακλείδας om. R S V 20 δὴ om. S τῶν om. P R S V 21 Ηρόπου C Φυγέος R V: Κηφέος Paulmier 22 τε om. R S V 24 τε om. P R S V: γε Stein 25 ἀεὶ R V 26 γενομένης C

ἄρχειν παρίεμεν· τοῦ δὲ ἑτέρου φαμὲν ⟨ἐς⟩ ἡμέας ἱκνέεσθαι
ἡγεμονεύειν κατά περ ἐν τῷ πρόσθε χρόνῳ. χωρίς τε τούτου
τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην
τὴν τάξιν ἔχειν. πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντες πρὸς ὑμέας 7
ἡμῖν, ἄνδρες Σπαρτιῆται, ἀγῶνες ἀγωνίδαται, πολλοὶ δὲ καὶ
πρὸς ἄλλους. οὕτω ὦν δίκαιον ἡμέας ἔχειν τὸ ἕτερον κέρας
ἤ περ Ἀθηναίους· οὐ γάρ σφί ἐστι ἔργα οἷά περ ἡμῖν κατερ-
γασμένα, οὔτ' ὦν καινὰ οὔτε παλαιά. οἱ μὲν ταῦτα ἔλεγον, 27
Ἀθηναῖοι δὲ πρὸς ταῦτα ὑπεκρίναντο τάδε· Ἐπιστάμεθα
μὲν σύνοδον τήνδε μάχης εἵνεκα συλλεγῆναι πρὸς τὸν
βάρβαρον, ἀλλ' οὐ λόγων· ἐπεὶ δὲ ὁ Τεγεήτης προέθηκε
παλαιά τε καὶ καινὰ λέγειν τὰ ἑκατέροισι ἐν τῷ παντὶ χρόνῳ
κατέργασται χρηστά, ἀναγκαίως ἡμῖν ἔχει δηλῶσαι πρὸς
ὑμέας ὅθεν ἡμῖν πατρώιόν ἐστι ἐοῦσι χρηστοῖσι αἰεὶ πρώ-
τοισι εἶναι μᾶλλον ἢ Ἀρκάσι. Ἡρακλείδας, τῶν οὗτοί 2
φασι ἀποκτεῖναι τὸν ἡγεμόνα ἐν Ἰσθμῷ, τούτους πρότερον
ἐξελαυνομένους ὑπὸ πάντων Ἑλλήνων ἐς τοὺς ἀπικοίατο
φεύγοντες δουλοσύνην πρὸς Μυκηναίων, μοῦνοι ὑποδεξάμενοι
τὴν Εὐρυσθέος ὕβριν κατείλομεν, σὺν ἐκείνοισι μάχῃ νική-
σαντες τοὺς τότε ἔχοντας Πελοπόννησον. τοῦτο δὲ Ἀργείους 3
τοὺς μετὰ Πολυνείκεος ἐπὶ Θήβας ἐλάσαντας, τελευτήσαντας
τὸν αἰῶνα καὶ ἀτάφους κειμένους, στρατευσάμενοι ἐπὶ τοὺς
Καδμείους ἀνελέσθαι τε τοὺς νεκρούς φαμεν καὶ θάψαι τῆς
ἡμετέρης ἐν Ἐλευσῖνι. ἔστι δὲ ἡμῖν ἔργον εὖ ἔχον καὶ ἐς 4
Ἀμαζονίδας τὰς ἀπὸ Θερμώδοντος ποταμοῦ ἐσβαλούσας
κοτὲ ἐς γῆν τὴν Ἀττικήν· καὶ ἐν τοῖσι Τρωικοῖσι πόνοισι
οὐδαμῶν ἐλειπόμεθα. ἀλλ' οὐ γάρ τι προέχει τούτων ἐπι-
μεμνῆσθαι· καὶ γὰρ ἂν χρηστοὶ τότε ἐόντες ὡυτοὶ νῦν ἂν

1 ἐς add. Koen ἱκέσθαι C 2 πρόσθεν A B C 6 ἄλλους] πολλοὺς R S V 7 κατεργασάμενα R 12 τε R S V: om. A B C P 15 μᾶλλον om. S 16 τοῦτο μὲν τούτους A B C P 17 πάντων τῶν Aldus (non C) 19 Εὐρυσθένεος P S V 25 Ἀμαζίδας A¹ B¹ τοὺς C Θερμόδοντος R 26 ἠρωικοῖσι R S V 27 ἐλιπόμεθα A B: λειπόμεθα R V προσήκει Richards 28 χρηστοί τε ἐόντες τότε S ἑωυτοὶ R S V

εἶεν φλαυρότεροι καὶ τότε ἐόντες φλαῦροι νῦν ἂν εἶεν ἀμεί-
5 νονες. παλαιῶν μέν νυν ἔργων ἅλις ἔστω· ἡμῖν δὲ εἰ
μηδὲν ἄλλο ἐστὶ ἀποδεδεγμένον, ὥσπερ ἐστὶ πολλά τε καὶ
εὖ ἔχοντα εἰ τέοισι καὶ ἄλλοισι Ἑλλήνων, ἀλλὰ καὶ ἀπὸ
τοῦ ἐν Μαραθῶνι ἔργου ἄξιοί εἰμεν τοῦτο τὸ γέρας ἔχειν
καὶ ἄλλα πρὸς τούτῳ, οἵτινες μοῦνοι Ἑλλήνων δὴ μουνο-
μαχήσαντες τῷ Πέρσῃ καὶ ἔργῳ τοσούτῳ ἐπιχειρήσαντες
περιεγενόμεθα καὶ ἐνικήσαμεν ἔθνεα ἓξ τε καὶ τεσσεράκοντα.
6 ἆρ' οὐ δίκαιοί εἰμεν ἔχειν ταύτην τὴν τάξιν ἀπὸ τούτου
μούνου τοῦ ἔργου; ἀλλ' οὐ γὰρ ἐν τῷ τοιῷδε τάξιος εἵνεκα
στασιάζειν πρέπει, ἄρτιοί εἰμεν πείθεσθαι ὑμῖν, ὦ Λακε-
δαιμόνιοι, ἵνα δοκέει ἐπιτηδεότατον ἡμέας εἶναι ἑστάναι καὶ
κατ' οὕστινας· πάντῃ γὰρ τεταγμένοι πειρησόμεθα εἶναι
28 χρηστοί. ἐξηγέεσθε δὲ ὡς πεισομένων. οἱ μὲν ταῦτα
ἀμείβοντο, Λακεδαιμονίων δὲ ἀνέβωσε ἅπαν τὸ στρατόπεδον
Ἀθηναίους ἀξιονικοτέρους εἶναι ἔχειν τὸ κέρας ἤ περ
Ἀρκάδας. οὕτω δὴ ἔσχον οἱ Ἀθηναῖοι καὶ ὑπερεβάλοντο
τοὺς Τεγεήτας.
2 Μετὰ δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ
ἀρχὴν ἐλθόντες Ἑλλήνων. τὸ μὲν δεξιὸν κέρας εἶχον
Λακεδαιμονίων μύριοι· τούτων δὲ τοὺς πεντακισχιλίους
ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλωτέων πεντακισ-
χίλιοι καὶ τρισμύριοι, περὶ ἄνδρα ἕκαστον ἑπτὰ τετα-
3 γμένοι. προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται
τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς· τούτων δ' ἦσαν
ὁπλῖται χίλιοι καὶ πεντακόσιοι. μετὰ δὲ τούτους ἵσταντο
Κορινθίων πεντακισχίλιοι, παρὰ δὲ σφίσι εὕροντο παρὰ
Παυσανίεω ἑστάναι Ποτειδαιητέων τῶν ἐκ Παλλήνης τοὺς
4 παρεόντας τριηκοσίους. τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρ-
κάδες Ὀρχομένιοι ἑξακόσιοι, τούτων δὲ Σικυωνίων τρισχί-

1 φλαυρότερον R   8 τεσσαρ. C R V   10 μόνου B R S V
11 ἄρτιοί μεν B^1 : ἄρτι εἴοιμεν R V : ἄρτι ἴοιμεν S   13 πάντοι R
19 ταῦτα om. P^t 22 εἱλώτων A B C P   24 σφι(ν) L omnes
27 σφιν R S V   28 Ποτιδ. L   30 Σικυωνίων R S V : -ώνιοι rell.

λιοι. τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι. παρὰ
δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι, Τροιζηνίων δὲ
ἐχόμενοι Λεπρεητέων διηκόσιοι, τούτων δὲ Μυκηναίων καὶ
Τιρυνθίων τετρακόσιοι, τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι·
παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι. Ἑρμιονέων 5
δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι,
τούτων δὲ Χαλκιδέες τετρακόσιοι, τούτων δὲ Ἀμπρακιωτέων
πεντακόσιοι. μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων
ὀκτακόσιοι ἔστησαν, τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ
Κεφαλληνίης διηκόσιοι. μετὰ δὲ τούτους Αἰγινητέων πεν- 6
τακόσιοι ἐτάχθησαν. παρὰ δὲ τούτους ἐτάσσοντο Μεγα-
ρέων τρισχίλιοι. εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι.
τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο, κέρας ἔχοντες
τὸ εὐώνυμον, ὀκτακισχίλιοι· ἐστρατήγεε δ' αὐτῶν Ἀριστείδης
ὁ Λυσιμάχου. οὗτοι, πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τετα- 29
γμένων Σπαρτιήτῃσι, ἦσαν ὁπλῖται, συνάπαντες ἐόντες ἀρι-
θμὸν τρεῖς τε μυριάδες καὶ ὀκτὼ χιλιάδες καὶ ἑκατοντάδες
ἑπτά. ὁπλῖται μὲν οἱ πάντες συλλεγέντες ἐπὶ τὸν βάρβα-
ρον ἦσαν τοσοῦτοι, ψιλῶν δὲ πλῆθος ἦν τόδε, τῆς μὲν
Σπαρτιητικῆς τάξιος πεντακισχίλιοι καὶ τρισμύριοι ἄνδρες
ὡς ἐόντων ἑπτὰ περὶ ἕκαστον ἄνδρα, καὶ τούτων πᾶς τις
παρήρτητο ὡς ἐς πόλεμον· οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων 2
καὶ Ἑλλήνων ψιλοί, ὡς εἷς περὶ ἕκαστον ἐὼν ἄνδρα, πεντα-
κόσιοι καὶ τετρακισχίλιοι καὶ τρισμύριοι ἦσαν. ψιλῶν μὲν δὴ
τῶν ἁπάντων μαχίμων ἦν τὸ πλῆθος ἕξ τε μυριάδες καὶ ἐννέα
χιλιάδες καὶ ἑκατοντάδες πέντε, τοῦ δὲ σύμπαντος Ἑλληνικοῦ 30
τοῦ συνελθόντος ἐς Πλαταιὰς σύν τε ὁπλίτῃσι καὶ ψιλοῖσι
τοῖσι μαχίμοισι ἕνδεκα μυριάδες ἦσαν, μιῆς χιλιάδος, πρὸς δὲ

2 τούτους . . . παρὰ δὲ (5) om. R 3 τούτων . . . τετρακόσιοι om. S V 4 Φλιάσιοι L 5 ἔστασαν P R S V (it. 9) 6 τε om. R S V 7 τούτων δὲ Χ. τετρακόσιοι om. R S V Ἀμπρακιητέων A B C P 10 πεντηκόσιοι A B C 16 σύμπαντες A B C P ἐόντες om. A[1] 17 τρίς R V 23 ἐὼν om. S 25 ⟨τῶν⟩ μαχίμων Stein καὶ ἐννέα χιλιάδες om. R S V 26 Ἑλληνικοῦ] τοῦ Ἑ. A B C P 27 Πλαταίας A B R V

ὀκτακοσίων ἀνδρῶν καταδέουσαι. σὺν δὲ Θεσπιέων τοῖσι παρεοῦσι ἐξεπληροῦντο αἱ ἕνδεκα μυριάδες· παρῆσαν γὰρ καὶ Θεσπιέων ἐν τῷ στρατοπέδῳ οἱ περιεόντες, ἀριθμὸν ἐς ὀκτακοσίους καὶ χιλίους· ὅπλα δὲ οὐδ᾽ οὗτοι εἶχον.

31 Οὗτοι μέν νυν ταχθέντες ἐπὶ τῷ Ἀσωπῷ ἐστρατοπεδεύοντο· οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡς ἀπεκήδευσαν Μασίστιον, παρῆσαν, πυθόμενοι τοὺς Ἕλληνας εἶναι ἐν Πλαταιῇσι, καὶ αὐτοὶ ἐπὶ τὸν Ἀσωπὸν τὸν ταύτῃ ῥέοντα. ἀπικόμενοι δὲ ἀντετάσσοντο ὧδε ὑπὸ Μαρδονίου. κατὰ
2 μὲν Λακεδαιμονίους ἔστησε Πέρσας. καὶ δὴ πολλὸν γὰρ περιῇσαν πλήθεϊ οἱ Πέρσαι, ἐπί τε τάξις πλεῦνας ἐκεκοσμέατο καὶ ἐπεῖχον καὶ τοὺς Τεγεήτας. ἔταξε δὲ οὕτω· ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων, τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας. ταῦτα δ᾽ ἐποίεε φραζόντων τε καὶ διδασκόντων
3 Θηβαίων. Περσέων δὲ ἐχομένους ἔταξε Μήδους· οὗτοι δὲ ἐπέσχον Κορινθίους τε καὶ Ποτειδαιήτας καὶ Ὀρχομενίους τε καὶ Σικυωνίους. Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους· οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους.
4 μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς· οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας. Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε, οἳ ἐπέσχον Ἀμπρακιώτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινή-
5 τας. Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους· οὐ γὰρ

1 ἀνδρῶν om. RSV 2 γὰρ] δὲ CP[1] 3 ἐς om. RS 4 οὐκ C 6 ἀμφὶ περὶ C 8 Πλαταίη(ι)σι ABRV 9 ἐτάσσοντο B 11 περίεσαν ABCP[c]: περιέασαν RSV ἐπεί RSV 12 alt. καὶ om. ABCP 13 αὐτῶν de Pauw: αὐτοῦ L 17 Ποτιδ. L 19 Λεπριήτας ABC 20 pr. τε om. ABC Φλιασίους CPRSV 23 Ἀμβρακιώτας RSV: Ἀμπρακιήτας ABCP 24 Λευκαδίους τε καὶ RSV Παλαίας BC[1] 25 ἀντίον RSV 27 Μηλιέας τε καὶ ABC

ὧν ἅπαντες [οἱ Φωκέες] ἐμήδιζον, ἀλλά τινες αὐτῶν καὶ τὰ
Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι, καὶ
ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου
στρατιὴν καὶ τοὺς μετ᾽ αὐτοῦ ἐόντας Ἑλλήνων. ἔταξε δὲ
καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους
κατὰ τοὺς Ἀθηναίους. ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα 32
ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων, τά περ ἐπιφανέ-
στατά τε ἦν καὶ λόγου πλείστου. ἐνῆσαν δὲ καὶ ἄλλων
ἐθνέων ἄνδρες ἀναμεμειγμένοι, Φρυγῶν τε καὶ Μυσῶν καὶ
Θρηίκων τε καὶ Παιόνων καὶ τῶν ἄλλων, ἐν δὲ καὶ Αἰθιόπων
τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες
καλεόμενοι μαχαιροφόροι, οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι
μάχιμοι. τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν 2
ἀπεβιβάσατο, ἐόντας ἐπιβάτας· οὐ γὰρ ἐτάχθησαν ἐς τὸν
πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι.
τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες, ὡς καὶ πρό-
τερον δεδήλωται· τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμά-
χων οἶδε μὲν οὐδεὶς ἀριθμόν (οὐ γὰρ ὦν ἠριθμήθησαν), ὡς
δὲ ἐπεικάσαι, ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω. οὗτοι
οἱ παραταχθέντες πεζοὶ ἦσαν, ἡ δὲ ἵππος χωρὶς ἐτέτακτο.
Ὡς δὲ ἄρα πάντες οἱ ἐτετάχατο κατά τε ἔθνεα καὶ κατὰ 33
τέλεα, ἐνθαῦτα τῇ δευτέρῃ ἡμέρῃ ἐθύοντο καὶ ἀμφότεροι.
Ἕλλησι μὲν Τεισαμενὸς Ἀντιόχου ἦν ὁ θυόμενος· οὗτος
γὰρ δὴ εἵπετο τῷ στρατεύματι τούτῳ μάντις· τὸν ἐόντα
Ἠλεῖον καὶ γένεος τοῦ Ἰαμιδέων [Κλυτιάδην] Λακεδαιμόνιοι
ἐποιήσαντο λεωσφέτερον. Τεισαμενῷ γὰρ μαντευομένῳ ἐν 2
Δελφοῖσι περὶ γόνου ἀνεῖλε ἡ Πυθίη ἀγῶνας τοὺς μεγίστους

1 πάντες R S V οἱ Φωκέες om. R S V ἐμήδιζον R S V: ἐμήδισαν rell. 2 κατειλημμένοι A B R S V 5 Λακεδαίμονας C Θεσσαλίην . . . ἐθνέων om. R 8 τε om. C ἦσαν R S V[c] 9 ἀναμεμιγμένοι L Θρηικῶν καὶ Μυσῶν A B C P 13 νηῶν R S V 15 ἐς τὰς S 18 ἠρίθμησαν R V 19 ἐπεικάσαι ἐστὶ(ν) A B C: ἀπεικάσαι ἐστὶ P: ἀπεικάσαι R S V 21 πάντες om. R S V τε] τὰ B: om. A C P 23 Τισαμ. L (it. infra) 25 Κλυτιάδην (-δου S) del. Valckenaer 26 λεὼ σφέτερον A B: λεώ σφετερον C

ἀναιρήσεσθαι πέντε. ὁ μὲν δὴ ἁμαρτὼν τοῦ χρηστηρίου
προσεῖχε γυμνασίοισι ὡς ἀναιρησόμενος γυμνικοὺς ἀγῶνας,
ἀσκέων δὲ πεντάεθλον παρὰ ἓν πάλαισμα ἔδραμε νικᾶν
3 ὀλυμπιάδα, Ἱερωνύμῳ τῷ Ἀνδρίῳ ἐλθὼν ἐς ἔριν. Λακεδαι-
μόνιοι δὲ μαθόντες οὐκ ἐς γυμνικοὺς ἀλλ' ἐς ἀρηίους ἀγῶνας
φέρον τὸ Τεισαμενοῦ μαντήιον, μισθῷ ἐπειρῶντο πείσαντες
Τεισαμενὸν ποιέεσθαι ἅμα Ἡρακλειδέων τοῖσι βασιλεῦσι
4 ἡγεμόνα τῶν πολέμων. ὁ δὲ ὁρῶν περὶ πολλοῦ ποιευ-
μένους Σπαρτιήτας φίλον αὐτὸν προσθέσθαι, μαθὼν τοῦτο
ἀνετίμα σημαίνων σφι ὡς ἤν μιν πολιήτην σφέτερον ποιή-
σωνται τῶν πάντων μεταδιδόντες, ποιήσει ταῦτα, ἐπ' ἄλλῳ
5 μισθῷ δ' οὔ. Σπαρτιῆται δὲ πρῶτα μὲν ἀκούσαντες δεινὰ
ἐποιεῦντο καὶ μετίεσαν τῆς χρησμοσύνης τὸ παράπαν, τέλος
δὲ δείματος μεγάλου ἐπικρεμαμένου τοῦ Περσικοῦ τούτου
στρατεύματος καταίνεον μετιόντες. ὁ δὲ γνοὺς τετραμ-
μένους σφέας οὐδ' οὕτως ἔτι ἔφη ἀρκέεσθαι τούτοισι μού-
νοισι, ἀλλὰ δεῖν ἔτι τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνεσθαι
Σπαρτιήτην ἐπὶ τοῖσι αὐτοῖσι λόγοισι τοῖσι καὶ αὐτὸς γίνε-
34 ται. ταῦτα δὲ λέγων οὗτος ἐμιμέετο Μελάμποδα, ὡς εἰκά-
σαι βασιληίην τε καὶ πολιτηίην αἰτεομένους. καὶ γὰρ δὴ
καὶ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων, ὥς μιν
οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας
γυναῖκας τῆς νούσου, μισθὸν προετείνατο τῆς βασιληίης τὸ
2 ἥμισυ. οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλ' ἀπιόντων,
ὡς ἐμαίνοντο [πολλῷ] πλεῦνες τῶν γυναικῶν, οὕτω δὴ ὑπο-
στάντες τὰ ὁ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ
ταῦτα. ὁ δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρῶν αὐτοὺς τετραμ-

3 πένταθλον R S V 4 ἀνδρείῳ C 5 γυμνικοὺς ἀγῶνας, ἀλλ' ἐς ἀρηίους R 6 σπείσαντες C 8 ὁρέων C P R S V 9 προθέσθαι R 10 ποιήσονται R 13 ἐποίευν τε καὶ A B C P 15 μετιέντες A B C P 17 ἔτι καὶ τὸν Aldus αὐτοῦ P 20 τε om. R αἰτεομένους Stein : αἰτεόμενος L 21 ἐνάργειν R 23 νόσου C R S V προέτεινε S : προετείνετο V 25 πολλῷ om. A B C P 26 προετείνετο C S 27 ὁρέων C P R S V

μένους, φάς, ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ
τριτημόριον τῆς βασιληίης, οὐ ποιήσειν τὰ βούλονται. οἱ
δὲ Ἀργεῖοι ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα.
ὡς δὲ καὶ Σπαρτιῆται, ἐδέοντο γὰρ δεινῶς τοῦ Τεισαμενοῦ, 35
πάντως συνεχώρεόν οἱ. συγχωρησάντων δὲ καὶ ταῦτα τῶν
Σπαρτιητέων, οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς
μεγίστους Τεισαμενὸς ὁ Ἠλεῖος, γενόμενος Σπαρτιήτης,
συγκαταιρέει. μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο
οὗτοι Σπαρτιήτῃσι πολιῆται. οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγέ- 2
νοντο, εἷς μὲν καὶ πρῶτος οὗτος ὁ ἐν Πλαταιῇσι, ἐπὶ δὲ ὁ
ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος, μετὰ
δὲ ὁ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων,
ἐπὶ δὲ ὁ Μεσσηνίων ὁ πρὸς Ἰθώμῃ, ὕστατος δὲ ὁ ἐν
Ταναγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος· οὗτος
δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων.

Οὗτος δὴ τότε τοῖσι Ἕλλησι ὁ Τεισαμενὸς ἀγόντων τῶν 36
Σπαρτιητέων ἐμαντεύετο ἐν τῇ Πλαταιίδι. τοῖσι μέν νυν
Ἕλλησι καλὰ ἐγίνετο τὰ ἱρὰ ἀμυνομένοισι, διαβᾶσι δὲ τὸν
Ἀσωπὸν καὶ μάχης ἄρχουσι οὔ· Μαρδονίῳ δὲ προθυμεο- 37
μένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά, ἀμυνομένῳ
δὲ καὶ τούτῳ καλά. καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι
ἐχρᾶτο, μάντιν ἔχων Ἡγησίστρατον, ἄνδρα Ἠλεῖόν τε καὶ
τῶν Τελλιαδέων ἐόντα λογιμώτατον, τὸν δὴ πρότερον τούτων
Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες
πολλά τε καὶ ἀνάρσια ὑπ᾽ αὐτοῦ. ὁ δὲ ἐν τούτῳ τῷ κακῷ 2
ἐχόμενος, ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου
πεισόμενος πολλά τε καὶ λυγρά, ἔργον ἐργάσατο μέζον λόγου.
ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ, ἐσενειχθέντος κως

1 καὶ μὴ RSV μεταδώσει C[1] R[1]: -δώσειν S [V] 4 καὶ om. RSV 5 πάντα Schaefer 10 Πλαταίῃσι AB ἐπεὶ C 11 τῇ γέῃ R τε om. PRSV 12 ὁ ἐν . . . ἐπὶ δὲ ὁ om. C 13 Ἰθώμῃ Paulmier: Ἰσθμῷ ABCP: τῷ Ἰσθμῷ RSV 16 ἀγὼν RV(S) 18 ἱερὰ A 19 προθυομένῳ CP: προθυμένω RSV 22 ἐχρέετο P: ἐχρέατο ABC 23 Τελλαδέων B 24 ⟨τὴν⟩ ἐπὶ Werfer 25 τε om. R 28 ἐδέετο RV ἐσενεχθέντος RSV

σιδηρίου ἐκράτησε, αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον
πάντων τῶν ἡμεῖς ἴδμεν· σταθμησάμενος γὰρ ὅκως ἐξελεύ-
σεταί οἱ τὸ λοιπὸν τοῦ ποδός, ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ.
3 ταῦτα δὲ ποιήσας, ὥστε φυλασσόμενος ὑπὸ φυλάκων, διο-
ρύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην, τὰς μὲν νύκτας πορευό-
μενος, τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος,
οὕτω ὥστε Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ
γενέσθαι ἐν Τεγέῃ, τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι
τῆς τε τόλμης, ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον
4 κἀκεῖνον οὐ δυναμένους εὑρεῖν. τότε μὲν οὕτω διαφυγὼν
Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην, ἐοῦσαν οὐκ ἀρθμίην
Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον· ὑγιὴς δὲ γενόμενος καὶ
προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης
Λακεδαιμονίοισι πολέμιος. οὐ μέντοι ἔς γε τέλος οἱ συνή-
νεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκρημένον· ἥλω
38 γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπ' αὐτῶν καὶ ἀπέθανε. ὁ
μέν νυν θάνατος ὁ Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν
Πλαταιικῶν, τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθω-
μένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος
2 τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος. ὡς δὲ οὐκ ἐκαλλιέρεε
ὥστε μάχεσθαι οὔτε αὐτοῖσι Πέρσῃσι οὔτε τοῖσι μετ' ἐκείνων
ἐοῦσι Ἑλλήνων (εἶχον γὰρ καὶ οὗτοι ἐπ' ἑωυτῶν μάντιν
Ἱππόμαχον Λευκάδιον ἄνδρα), ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων
καὶ γινομένων πλεύνων Τιμηγενίδης ὁ Ἕρπυος ἀνὴρ Θηβαῖος
συνεβούλευσε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος
φυλάξαι, λέγων ὡς ἐπιρρέουσι οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶσαν
39 ἡμέρην καὶ ὡς ἀπολάμψοιτο συχνούς. ἡμέραι δέ σφι ἀντι-

1 δὴ R S V ἀνδρειότατον L πάντων ἔργον R S V 3 ἑωυτοῦ del. Krueger 4 ὡς A B C P 7 ὡς A B C πανδημὶ A B 9 τε] τότε R S V 11 καταφεύγειν R V 13 ἐπὶ C ἰθείης L 14 γε ἐς R S V 15 συγκεκρημένον Reiske : συγκεκυρημένον A B C P : συγκεχωρησμένον R : συγκεχωρημένον S V 17 μέν νυν] μέντοι A B C P 18 Πλαταϊκῶν C 19 προθυμέετο A B C alt. τε om. P R S V 20 pr. τὸ] τῶν R 24 Τιμογενίδης A B C P 25 Κιθερῶνος A B 27 ἀπολάμψαιτο R S V

κατημένοισι ἤδη ἐγεγόνεσαν ὀκτώ, ὅτε ταῦτα ἐκεῖνος συνε-
βούλευε Μαρδονίῳ. ὁ δὲ μαθὼν τὴν παραίνεσιν εὖ ἔχουσαν,
ὡς εὐφρόνη ἐγένετο, πέμπει τὴν ἵππον ἐς τὰς ἐκβολὰς τὰς
Κιθαιρωνίδας αἳ ἐπὶ Πλαταιέων φέρουσι, τὰς Βοιωτοὶ μὲν
Τρεῖς κεφαλὰς καλέουσι, Ἀθηναῖοι δὲ Δρυὸς κεφαλάς.
πεμφθέντες δὲ οἱ ἱππόται οὐ μάτην ἀπίκοντο· ἐσβάλλοντα 2
γὰρ ἐς τὸ πεδίον λαμβάνουσι ὑποζύγιά τε πεντακόσια, σιτία
ἄγοντα ἀπὸ Πελοποννήσου ἐς τὸ στρατόπεδον, καὶ ἀνθρώ-
πους οἳ εἵποντο τοῖσι ζεύγεσι. ἑλόντες δὲ ταύτην τὴν ἄγρην
οἱ Πέρσαι ἀφειδέως ἐφόνευον, [οὐ] φειδόμενοι οὔτε ὑποζυγίου
οὐδενὸς οὔτε ἀνθρώπου. ὡς δὲ ἅδην εἶχον κτείνοντες, τὰ
λοιπὰ αὐτῶν ἤλαυνον περιβαλόμενοι παρά τε Μαρδόνιον
καὶ ἐς τὸ στρατόπεδον. μετὰ δὲ τοῦτο τὸ ἔργον ἑτέρας 40
δύο ἡμέρας διέτριψαν, οὐδέτεροι βουλόμενοι μάχης ἄρξαι·
μέχρι μὲν γὰρ τοῦ Ἀσωποῦ ἐπήισαν οἱ βάρβαροι πειρώμενοι
τῶν Ἑλλήνων, διέβαινον δὲ οὐδέτεροι. ἡ μέντοι ἵππος ἡ
Μαρδονίου αἰεὶ προσέκειτό τε καὶ ἐλύπεε τοὺς Ἕλληνας·
οἱ γὰρ Θηβαῖοι, ἅτε μηδίζοντες μεγάλως, προθύμως ἔφερον
τὸν πόλεμον καὶ αἰεὶ κατηγέοντο μέχρι μάχης, τὸ δὲ ἀπὸ
τούτου παραδεκόμενοι Πέρσαι τε καὶ Μῆδοι μάλα ἔσκον οἳ
ἀπεδείκνυντο ἀρετάς.

Μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλεῦν ἐγίνετο 41
τούτων· ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν
Πλαταιῇσι, οἵ τε δὴ Ἕλληνες πολλῷ πλεῦνες ἐγεγόνεσαν
καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ, ἐνθαῦτα ἐς λόγους ἦλθον
Μαρδόνιός τε ὁ Γωβρύεω καὶ Ἀρτάβαζος ὁ Φαρνάκεος, ὃς ἐν
ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ. βουλευο- 2
μένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι, ἡ μὲν [γὰρ] Ἀρταβάζου ὡς
χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι

3 ἐσβολὰς R : ἐμβολὰς SV 6 ἐσβαλόντα RSV 7 εἰς R 10 οὐ om. RSV 12 περιβαλλόμενοι SV παρά τε om. C : τε om. AB 18 ἐφέροντο πόλεμον C 20 μάλιστα RSV : καλὰ C 24 Πλαταίῃσι AB 25 Μαρδόνιος . . . ἦλθον om. R 26 Γοβρύεω CP 27 λόγοισι C βουλομένων RSV 28 γαρ om. ABCP 29 ἀναζεύξαντες C

ἐς τὸ τεῖχος τὸ Θηβαίων, ἔνθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι
πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι, κατ' ἡσυχίην τε ἱζομέ-
3 νους διαπρήσσεσθαι ποιεῦντας τάδε· ἔχειν γὰρ χρυσὸν πολλὸν
μὲν ἐπίσημον, πολλὸν δὲ καὶ ἄσημον, πολλὸν δὲ ἄργυρόν τε
καὶ ἐκπώματα· τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς
τοὺς Ἕλληνας, Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας
ἐν τῇσι πόλισι, καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην,
4 μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας. τούτου μὲν ἡ αὐτὴ
ἐγίνετο καὶ Θηβαίων γνώμη, ὡς προειδότος πλεῦν τι καὶ
τούτου, Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ
οὐδαμῶς συγγινωσκομένη· δοκέειν τε γὰρ πολλῷ κρέσσονα
εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς, συμβάλλειν τε
τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλεῦνας τῶν
συλλελεγμένων, τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν χαίρειν
μηδὲ βιάζεσθαι, ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμ-
42 βάλλειν. τούτου δὲ οὕτω δικαιεῦντος ἀντέλεγε οὐδείς, ὥστε
ἐκράτεε τῇ γνώμῃ· τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος
ἐκ βασιλέος, ἀλλ' οὐκ Ἀρτάβαζος. μεταπεμψάμενος ὦν
τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετ' ἑωυτοῦ ἐόντων
Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ
2 Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι. σιγώντων δὲ τῶν
ἐπικλήτων, τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς, τῶν δὲ
εἰδότων μέν, ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν, αὐτός
γε Μαρδόνιος ἔλεγε· Ἐπεὶ τοίνυν ὑμεῖς ἢ ἴστε οὐδὲν ἢ οὐ
3 τολμᾶτε λέγειν, ἀλλ' ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος. ἔστι
λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα
διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, μετὰ δὲ τὴν διαρπαγὴν

1 Θηβαῖον R V ἐσένηνέχθαι R V: ἐνηνέχθαι S 4 alt. δὲ] δὲ καὶ C P 5 τούτων δὲ R S V 8 συμβαλόντας S V 10 τε om. R S V καὶ ἀγνωμ. om. C 11 συγγιγν. A B κρέσσονας A[1] B[1]: κρέσσον C R V: κρέσσον' S 12 στρατηίην R[1] S V 14 συλλεγομένων A[1] P 15 συμβάλειν R V 18 ἐκ βασιλέος om. R S V 21 διαφθερέονται P: διαφθαρέονται A B C: διαφθορεῦνται R S V 23 ἀδείᾳ P 24 γε Gomperz: τε R S V: om. rell. 26 ἔστι] τι R S V 27 ἁρπαγὴν R S V

ἀπολέσθαι πάντας. ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι
οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν,
ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα. ὥστε ὑμέων 4
ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι, ἥδεσθε τοῦδε εἵνεκα
ὡς περιεσομένους ἡμέας Ἑλλήνων. ταῦτά σφι εἴπας δεύτερα
ἐσήμαινε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς
ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης. τοῦτον δ' ἔγωγε 43
τὸν χρησμόν, τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν, ἐς Ἰλλυ-
ριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον, ἀλλ'
οὐκ ἐς Πέρσας. ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην
ἐστὶ πεποιημένα,

τὴν δ' ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ 2
Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,
τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε
τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ,

ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίου ἔχοντα
οἶδα ἐς Πέρσας. ὁ δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ
Τανάγρης τε καὶ Γλίσαντος. μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν 44
χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ
ἐς φυλακὰς ἐτάσσοντο. ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο
καὶ ἡσυχίη τε ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα
οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, τηνικαῦτα προσελάσας ἵππῳ πρὸς
τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος ὁ Ἀμύντεω, στρα-
τηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων, ἐδίζητο τοῖσι στρατη-
γοῖσι ἐς λόγους ἐλθεῖν. τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες 2
παρέμενον, οἱ δ' ἔθεον ἐπὶ τοὺς στρατηγούς, ἐλθόντες δὲ
ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπ' ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ

2 τοῦτο om. R S V 3 ταύτηι C 5 περισομένους R: περιεζομένους S V 6 ἐσήμενε R: ἐσήμηνε S V 7 συμβουλῆς R 8 Ἰλλυρίους R V 9 τῶν R S V Ἐγχέλεων A B (-εον) C P S [R] 10 τάδε μὲν R S V 11 ἐστι L omnes: del. Schweighaeuser 12 Θερμόδοτον R 14 πολλῇ R S V λάχεσί R V 16 τούτοισι om. S Μουσαίου Bekker: Μουσαίων R: Μουσαίω(ι) rell. 18 Γλισάντος A B 19 ἐγένετο S 20 προσελήλατο R S V 21 τε om. A B C P 23 φυλακὰς τῶν Ἀθ. P

Μήδων, ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος, στρατηγοὺς δὲ
45 ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν. οἱ δὲ ἐπεὶ ταῦτα
ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς. ἀπικομένοισι δὲ
ἔλεγε Ἀλέξανδρος τάδε· Ἄνδρες Ἀθηναῖοι, παραθήκην ὑμῖν
τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα
λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε· οὐ
γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς
2 Ἑλλάδος. αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντ᾽
ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα.
λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ
δύναται καταθύμια γενέσθαι· πάλαι γὰρ ἂν ἐμάχεσθε. νῦν
δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμα ἡμέρῃ δὲ
διαφαυσκούσῃ συμβολὴν ποιέεσθαι· καταρρώδηκε γὰρ μὴ
πλεῦνες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω. πρὸς ταῦτα ἑτοιμά-
ζεσθε. ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος
καὶ μὴ ποιῆται, λιπαρέετε μένοντες· ὀλιγέων γάρ σφι
3 ἡμερέων λείπεται σιτία. ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ
νόον τελευτήσῃ, μνησθῆναί τινα χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος
πέρι, ὃς Ἑλλήνων εἵνεκα ἔργον οὕτω παράβολον ἔργασμαι
ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν
Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν [ἐξαίφνης] οἱ βάρβαροι
μὴ προσδεκομένοισί κω. εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών.
ὁ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ
46 τὴν ἑωυτοῦ τάξιν· οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες
ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν
Ἀλεξάνδρου. ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς
2 Πέρσας ἔλεγε τάδε· Ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται,

2 φησὶ] σφι C 3 ἔποντο C P 5 τάδε τὰ ἔπεα S V : τάδε τὰ ἔπαθε R 6 καὶ om. C P 9 ἐλευθερίης C ἔλοιμι R S V 12 δέ οἱ om. R μὲν τὰ R V : τὰ S 13 διαφασκούσῃ A[1] B Lex. Vind. 51 : διαφωσκούσῃ A[2] συμβουλὴν R V[1] καταρρωδήκεε R S V 14 συλλεγῆτε R S V 16 λιπάρετε V : λιπαρέτε τε R ὀλίγων L 18 ἐμὲ C 19 οὕτω ἔργον A B C P 21 ἐξαίφνης post βάρβαροι P[1] : om. R S V 22 μηδὲ C P[1] προδεκομ. R V 23 ἀπέλαυνεν R S V

ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς
Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ᾽ ὑμέας
τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα· ὑμεῖς ἐπίστασθε τοὺς
Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι,
ἡμεῖς δὲ ἄπειροί τέ εἰμεν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν·
Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων, ἡμεῖς δὲ Βοιωτῶν
καὶ Θεσσαλῶν ἔμπειροί εἰμεν. ἀλλ᾽ ἀναλαβόντας τὰ ὅπλα 3
χρεόν ἐστι ἰέναι ὑμέας μὲν ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ
εὐώνυμον. πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε· Καὶ
αὐτοῖσι ἡμῖν πάλαι ἀπ᾽ ἀρχῆς, ἐπείτε εἴδομεν κατ᾽ ὑμέας
τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά
περ ὑμεῖς φθάντες προφέρετε· ἀλλὰ γὰρ ἀρρωδέομεν μὴ
ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι. ἐπεὶ δ᾽ ὦν αὐτοὶ ἐμνή-
σθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοί
εἰμεν ποιέειν ταῦτα. ὡς δ᾽ ἤρεσκε ἀμφοτέροισι ταῦτα, ἠώς 47
τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις. γνόντες δὲ οἱ
Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ. ὁ δ᾽ ἐπείτε
ἤκουσε, αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο, παράγων τοὺς
Πέρσας κατὰ τοὺς Λακεδαιμονίους. ὡς δὲ ἔμαθε τοῦτο
τοιοῦτο γινόμενον ὁ Παυσανίης, γνοὺς ὅτι οὐ λανθάνει,
ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας· ὣς δ᾽
αὕτως καὶ ὁ Μαρδόνιος ἐπὶ τοῦ εὐωνύμου. ἐπεὶ δὲ κατέ- 48
στησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα
ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε· Ὦ Λακεδαιμόνιοι, ὑμεῖς
δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων,
ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν
ἐκλείπετε, μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ
ἀπόλλυσθε. τῶν δ᾽ ἄρ᾽ ἦν οὐδὲν ἀληθές· πρὶν γὰρ ἢ 2

2 τε om. ABC 3 ἐπίστασθαι BR 4 ἐπὶ P 5 τῶν ἀνδρέων (-ρῶν S) τουτέων RSV 6 τε ABC 12 γὰρ om. ABCP 13 γίνωνται R : γίνονται SV 14 ὑμῖν RV 15–16 ἢ ὥστε RV 16 διάλασον R : διάλασσον V τάξεις CRV 20 τοιοῦτον RSV γενόμενον PS 22 αὕτως καὶ] καὶ αὐτὸς RSV τὸ εὐώνυμον RSV 23 τάξεις CR ὁ om. RSV κήρυκας C 25 λέγεσθαι CR 26 ἐκπλαγεομένων RSV

συμμεῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι, καὶ δὴ φεύ-
γοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν, ἐν Ἀθηναίοισί
τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν
3 ἡμετέρων τασσομένους. ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα,
ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν· προσδεκόμενοι γὰρ
κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι
καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι, ἄρτιοι ἐόντες
ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ
πτώσσοντας μᾶλλον. νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου
4 τοῦ λόγου, ἀλλ' ἡμεῖς ἄρξομεν. τί δὴ οὐ πρὸ μὲν τῶν
Ἑλλήνων ὑμεῖς, ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι, πρὸ δὲ
τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα;
καὶ ἢν μὲν δοκῇ καὶ τοὺς ἄλλους μάχεσθαι, οἱ δ' ὦν μετέπειτα
μαχέσθων ὕστεροι· εἰ δὲ καὶ μὴ δοκέοι ἀλλ' ἡμέας μούνους
ἀποχρᾶν, ἡμεῖς δὲ διαμαχεσώμεθα· ὁκότεροι δ' ἂν ἡμέων
49 νικήσωσι, τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν. ὁ μὲν ταῦτα
εἴπας τε καὶ ἐπισχὼν χρόνον, ὥς οἱ οὐδεὶς οὐδὲν ὑπεκρίνετο,
ἀπαλλάσσετο ὀπίσω, ἀπελθὼν δὲ ἐσήμαινε Μαρδονίῳ τὰ
καταλαβόντα. ὁ δὲ περιχαρὴς γενόμενος καὶ ἐπαρθεὶς ψυχρῇ
2 νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας. ὡς δὲ ἐπήλασαν
οἱ ἱππόται, ἐσίνοντο πᾶσαν τὴν στρατιὴν τὴν Ἑλληνικὴν
ἐσακοντίζοντές τε καὶ ἐστοξεύοντες ὥστε ἱπποτοξόται τε
ἐόντες καὶ προσφέρεσθαι ἄποροι· τήν τε κρήνην τὴν Γαρ-
γαφίην, ἀπ' ἧς ὑδρεύετο πᾶν τὸ στράτευμα τὸ Ἑλληνικόν,
3 συνετάραξαν καὶ συνέχωσαν. ἦσαν μὲν ὦν κατὰ τὴν κρήνην
Λακεδαιμόνιοι τεταγμένοι μοῦνοι, τοῖσι δὲ ἄλλοισι Ἕλλησι
ἡ μὲν κρήνη πρόσω ἐγίνετο, ὡς ἕκαστοι ἔτυχον τεταγμένοι,

1 συμμιξαι L ὑμέας R S V 2 τάξιν ἐκλιπόντας R S V 3 πεῖραν R S V ἀντὶ R S V 5 προσδοκώμενοι C 7 ⟨μοῦνοι⟩ μούνοισι Koen 8 τοιοῦτον R S V ὑμέας om. R S V 10 ἄρχομεν A B C P τὸ S V οὐ] ὦν R S V 13 δοκέῃ P R S V 14 ὕστερον R S V 15 διαμαχεσόμεθα R S V 17 τε om. R V οἱ om. C ὑπεκρίνατο A B C P 18 ἐσήμηνε R S V 21 ἐσινέοντο R S V 22 τε om. R S V τοξεύοντες A B C P ὥστε καὶ R S V τε om. C R S V

ὁ δὲ Ἀσωπὸς ἀγχοῦ· ἐρυκόμενοι δὲ τοῦ Ἀσωποῦ οὕτω δὴ ἐπὶ
τὴν κρήνην ἐφοίτων· ἀπὸ τοῦ ποταμοῦ γάρ σφι οὐκ ἐξῆν ὕδωρ
φορέεσθαι ὑπό τε τῶν ἱππέων καὶ τοξευμάτων.

Τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων στρατηγοί, 50
ἅτε τοῦ τε ὕδατος στερηθείσης τῆς στρατιῆς καὶ ὑπὸ τῆς
ἵππου ταρασσομένης, συνελέχθησαν περὶ αὐτῶν τε τούτων
καὶ ἄλλων, ἐλθόντες παρὰ Παυσανίην ἐπὶ τὸ δεξιὸν κέρας.
ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλόν σφεας ἐλύπεε· οὔτε
γὰρ σιτία εἶχον ἔτι, οἵ τέ σφεων ὀπέωνες ἀποπεμφθέντες
ἐς Πελοπόννησον ὡς ἐπισιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆς
ἵππου, οὐ δυνάμενοι ἀπικέσθαι ἐς τὸ στρατόπεδον. βουλευο- 51
μένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε, ἢν ὑπερβάλωνται ἐκείνην
τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν μὴ ποιεύμενοι, ἐς τὴν νῆσον
ἰέναι. ἡ δέ ἐστι ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς
Γαργαφίης, ἐπ' ᾗ ἐστρατοπεδεύοντο τότε, δέκα σταδίους
ἀπέχουσα, πρὸ τῆς Πλαταιέων πόλιος. νῆσος δὲ οὕτω ἂν 2
εἴη ἐν ἠπείρῳ· σχιζόμενος [ὁ] ποταμὸς ἄνωθεν ἐκ τοῦ
Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον, διέχων ἀπ' ἀλλήλων τὰ
ῥέεθρα ὅσον περ τρία στάδια, καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό·
οὔνομα δέ οἱ Ὠερόη. θυγατέρα δὲ ταύτην λέγουσι εἶναι
Ἀσωποῦ οἱ ἐπιχώριοι. ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύ- 3
σαντο μεταναστῆναι, ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ
καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων·
μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς ᾖ δευτέρη
φυλακή, ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί
σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται. ἀπικομένων δὲ ἐς 4
τὸν χῶρον τοῦτον, τὸν δὴ ἡ Ἀσωπὶς Ὠερόη περισχίζεται
ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος, ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς

1 ἀπὸ τοῦ Ἀσωποῦ C P 2 ὕδωρ om. R S V 8 ἄλλα S : ἀλλὰ rell. ἐπελύπεε(ν) C P 9 ὀπεῶνες R : ὀπαῶνες S : ἀπεῶνες V 10 ἀπεκεκλέατο A B C P : ἀποκεκλέατο R S V ἀπὸ C 11 ἀπικέεσθαι R 13 μὴ om. A B C P 15 ἦν A B C P 16 ἔχουσα R S V ἂν] δ' ἂν R S V 17 ὁ del. Stein 18 παιδίον R 19 περ] τε Krueger τοῦτο R S V 20 ὁ R V 22 μεταστῆναι S V

ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα,
ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους·
52 ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι. ταῦτα βουλευ-
σάμενοι κείνην μὲν τὴν ἡμέρην πᾶσαν προσκειμένης τῆς
ἵππου εἶχον πόνον ἄτρυτον· ὡς δὲ ἥ τε ἡμέρη ἔληγε καὶ οἱ
ἱππέες ἐπέπαυντο, νυκτὸς δὴ γινομένης καὶ ἐούσης τῆς ὥρης
ἐς τὴν δὴ συνέκειτό σφι ἀπαλλάσσεσθαι, ἐνθαῦτα ἀερθέντες
οἱ πολλοὶ ἀπαλλάσσοντο, ἐς μὲν τὸν χῶρον ἐς τὸν συνέκειτο
οὐκ ἐν νόῳ ἔχοντες, οἱ δὲ ὡς ἐκινήθησαν, ἔφευγον ἄσμενοι τὴν
ἵππον πρὸς τὴν Πλαταιέων πόλιν, φεύγοντες δὲ ἀπικνέονται
ἐπὶ τὸ Ἥραιον. τὸ δὲ πρὸ τῆς πόλιός ἐστι τῆς Πλαταιέων,
εἴκοσι σταδίους ἀπὸ τῆς κρήνης τῆς Γαργαφίης ἀπέχον.
53 ἀπικόμενοι δὲ ἔθεντο πρὸ τοῦ ἱροῦ τὰ ὅπλα. καὶ οἱ μὲν περὶ
τὸ Ἥραιον ἐστρατοπεδεύοντο, Παυσανίης δὲ ὁρῶν σφέας
ἀπαλλασσομένους ἐκ τοῦ στρατοπέδου παρήγγελλε καὶ τοῖσι
Λακεδαιμονίοισι ἀναλαβόντας τὰ ὅπλα ἰέναι κατὰ τοὺς
ἄλλους τοὺς προϊόντας, νομίσας αὐτοὺς ἐς τὸν χῶρον ἰέναι
2 ἐς τὸν συνεθήκαντο. ἐνθαῦτα οἱ μὲν ἄλλοι ἄρτιοι ἦσαν
τῶν ταξιάρχων πείθεσθαι Παυσανίῃ, Ἀμομφάρετος δὲ ὁ
Πολιάδεω λοχηγέων τοῦ Πιτανήτεω λόχου οὐκ ἔφη τοὺς
ξείνους φεύξεσθαι οὐδὲ ἑκὼν εἶναι αἰσχυνέειν τὴν Σπάρτην,
ἐθώμαζέ τε ὁρέων τὸ ποιεύμενον ἅτε οὐ παραγενόμενος τῷ
3 προτέρῳ λόγῳ. ὁ δὲ Παυσανίης τε καὶ ὁ Εὐρυάναξ δεινὸν
μὲν ἐποιεῦντο τὸ μὴ πείθεσθαι ἐκεῖνον σφίσι, δεινότερον δὲ
ἔτι κείνου ταῦτα νενωμένου ἀπολιπεῖν τὸν λόχον τὸν Πιτα-
νήτην, μὴ ἢν ἀπολίπωσι ποιεῦντες τὰ συνεθήκαντο τοῖσι
ἄλλοισι Ἕλλησι, ἀπόληται ὑπολειφθεὶς αὐτός τε Ἀμομφά-
4 ρετος καὶ οἱ μετ᾽ αὐτοῦ. ταῦτα λογιζόμενοι ἀτρέμας εἶχον

2 ὀπεώνας B : ὀπάονας R : ὀπαῶνας S : ὀπεῶνας V 4 ἐκείνην RSV προκειμένης CS 6 δὴ] δὲ R[1]V θεούσης ABC 7 δὴ om. ABCP 8 ἀπαλλάσσοντο om. C ἐς ὃν ABC 9 ὡς] ἐς C 11 Ἡραῖον τὸ δὴ RSV 14 ἱρὸν RSV 15 παρήγγειλε CV (?) 19 ταξιαρχέων RSV Ἀμομφ. (Ἀμορφ. RV[1]) δὲ om. C 20 Πιτανητέων L, corr. Koen 25 ἐκείνου RSV ταῦτ᾽ ἀναινομένου ABCP Πιτανίτην C 27 ὑποληφθεὶς RV

τὸ στρατόπεδον τὸ Λακωνικὸν καὶ ἐπειρῶντο πείθοντές μιν
ὡς οὐ χρεὸν εἴη ταῦτα ποιέειν. καὶ οἱ μὲν παρηγόρεον 54
Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων
λελειμμένον, Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε· εἶχον ἀτρέμας
σφέας αὐτοὺς ἵνα ἐτάχθησαν, ἐπιστάμενοι τὰ Λακεδαιμονίων
φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων. ὡς δὲ 2
ἐκινήθη τὸ στρατόπεδον, ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε
εἰ πορεύεσθαι ἐπιχειροῖεν οἱ Σπαρτιῆται, εἴτε καὶ τὸ παράπαν
μὴ διανοεῦνται ἀπαλλάσσεσθαι, ἐπειρέσθαι τε Παυσανίην τὸ
χρεὸν εἴη ποιέειν. ὡς δὲ ἀπίκετο ὁ κῆρυξ ἐς τοὺς Λακεδαι- 55
μονίους, ὥρα τέ σφεας κατὰ χώρην τεταγμένους καὶ ἐς
νείκεα ἀπιγμένους αὐτῶν τοὺς πρώτους. ὡς γὰρ δὴ παρη-
γόρεον τὸν Ἀμομφάρετον ὅ τε Εὐρυάναξ καὶ ὁ Παυσανίης μὴ
κινδυνεύειν μένοντας μούνους Λακεδαιμονίων, οὔκων ἔπειθον,
ἐς ὃ ἐς νεικέα τε συμπεσόντες ἀπίκατο καὶ ὁ κῆρυξ ὁ τῶν
Ἀθηναίων παρίστατό σφι ἀπιγμένος. νεικέων δὲ ὁ Ἀμομφά- 2
ρετος λαμβάνει πέτρον ἀμφοτέρῃσι τῇσι χερσὶ καὶ τιθεὶς πρὸ
ποδῶν τοῦ Παυσανίεω ταύτῃ τῇ ψήφῳ ψηφίζεσθαι ἔφη μὴ
φεύγειν τοὺς ξείνους [λέγων τοὺς βαρβάρους]. ὁ δὲ μαινό-
μενον καὶ οὐ φρενήρεα καλέων ἐκεῖνον [πρός τε] τὸν
Ἀθηναίων κήρυκα ἐπειρωτῶντα τὰ ἐντεταλμένα λέγειν [ὁ
Παυσανίης] ἐκέλευε τὰ παρεόντα σφι πρήγματα, ἐχρήιζέ τε
τῶν Ἀθηναίων προσχωρῆσαί τε πρὸς ἑωυτοὺς καὶ ποιέειν περὶ
τῆς ἀπόδου τά περ ἂν καὶ σφεῖς. καὶ ὁ μὲν ἀπαλλάσσετο 56
ἐς τοὺς Ἀθηναίους· τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς
ἑωυτοὺς ἠὼς κατελάμβανε, ἐν τούτῳ τῷ χρόνῳ κατήμενος ὁ
Παυσανίης, οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν

2 παρηγορέοντο Bekker 3 μούνων B 4 ἀτρέμα A B 8 ἐπιχειρέοιεν P R S V 12 παρηγορέοντο A B C 13 καὶ om. C 14 Λακεδαιμονίων E : -μονίους rell. οὔκων Stein : οὔκουν E : οὔκως rell. 15 τε om. E ἀπικέατο P alt. ὁ om. A B C E P 16 Ἀμμοφ. R 18 τοῦ E : τὸν B : τῶν rell. 19 λέγων (ξείνους λέγων S V) τοὺς βαρβάρους del. Werfer 20 καλέων . . . ἐπειρωτῶντα om. R πρός τε et ὁ Παυσανίης del. Krueger τῶν S V 21 Ἀθηναῖον A B C[c] (1) 23 τε om. P[1] R S V καὶ . . . ἑωυτοὺς (26) om. R 26 καθήμενος C

ἄλλων Λακεδαιμονίων ἀποστιχόντων, τὰ δὴ καὶ ἐγένετο, σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας·
2 *εἵποντο δὲ καὶ Τεγεῆται. Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν ἢ Λακεδαιμόνιοι· οἱ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος, φοβεόμενοι τὴν*
57 *ἵππον, Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον. Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν· προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ, καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν, ἀναλαβόντα τὸν λόχον*
2 *τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος. τὸ δὲ ἀπελθὸν ὅσον τε τέσσερα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον, περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον, τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται· ἀνέμενε δὲ τοῦδε εἵνεκα, ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο ὁ Ἀμομφάρετός τε καὶ ὁ λόχος, ἀλλ' αὐτοῦ*
3 *μένωσι, βοηθέοι ὀπίσω παρ' ἐκείνους. καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετον παρεγίνοντό σφι καὶ ἡ ἵππος ἡ τῶν βαρβάρων προσέκειτο πᾶσα. οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί, ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι, ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι.*
58 *Μαρδόνιος δὲ ὡς ἐπύθετο τοὺς Ἕλληνας ἀποιχομένους ὑπὸ νύκτα εἶδέ τε τὸν χῶρον ἔρημον, καλέσας τὸν Ληρισαῖον Θώρηκα καὶ τοὺς ἀδελφεοὺς αὐτοῦ Εὐρύπυλον καὶ Θρασυδήιον*
2 *ἔλεγε· Ὦ παῖδες Ἀλεύεω, ἔτι τί λέξετε τάδε ὁρῶντες ἔρημα;*

1 *ἀποστιχόντων* A B C^c (1) P S V : *-στειχ-* C^1 R *καὶ* om. R S V 3 *ἤ(ι)σαν* A B C 5 *ὑπωρείης* L 6 *στραφέντες* C : *τραφέντες* R S V *Ἀμορφ.* R 7 *γε* Schweighaeuser : *τε* L 9 *καταδόξαντας* R S V 10 *θείῃ* R S V : *ἰθείῃ* rell. : *ἰθέῃ, ⟨μὴ⟩ τέχνῃ* aut *ἰθέῃ [τέχνῃ]* Madvig *ἀπολίπειν* C : *ἀπολιπεῖν* P R S V 11 *ἄλλο* om. R S V *στίφος* C R S V 12 *τέσσερα* (δ′) Pingel : *δέκα* L 13 *Μοόεντα* R (ὁ ex corr.) S V 14 *ἷστα* R : *ἵσται* S V : *ἔστι* Krueger 15 *εἵνεκεν* R S V *ἀπολίπῃ* R S V *ἐν ᾧ* A B C 20 *ἀεί* A B *ἐν ᾧ* P 21 *ἀεὶ* A B 24 *τε* om. R S V *Ληρισσαῖον* R S V 25 *Θρασύδηιον* A B C P : *Θρασυδαῖον* R S (-διαῖον) V 26 *τί* om. C : *τι* Krueger

ὑμεῖς γὰρ οἱ πλησιόχωροι ἐλέγετε Λακεδαιμονίους οὐ φεύγειν
ἐκ μάχης, ἀλλὰ ἄνδρας εἶναι τὰ πολέμια πρώτους· τοὺς
πρότερόν τε μετισταμένους ἐκ τῆς τάξιος εἴδετε, νῦν τε ὑπὸ
τὴν παροιχομένην νύκτα καὶ οἱ πάντες ὁρῶμεν διαδράντας·
διέδεξάν τε, ἐπεί σφεας ἔδεε πρὸς τοὺς ἀψευδέως ἀρίστους
ἀνθρώπων μάχῃ διακριθῆναι, ὅτι οὐδένες ἄρα ἐόντες ἐν
οὐδαμοῖσι ἐοῦσι Ἕλλησι ἐναπεδεικνύατο. καὶ ὑμῖν μὲν ἐοῦσι 3
Περσέων ἀπείροισι πολλὴ ἔκ γε ἐμεῦ ἐγίνετο συγγνώμη,
ἐπαινεόντων τούτους τοῖσί τι καὶ συνῃδέατε· Ἀρταβάζου δὲ
θῶμα καὶ μᾶλλον ἐποιεύμην τὸ [καὶ] καταρρωδῆσαι Λακεδαι-
μονίους καταρρωδήσαντά τε ἀποδέξασθαι γνώμην δειλοτάτην,
ὡς χρεὸν εἴη ἀναζεύξαντας τὸ στρατόπεδον ἰέναι ἐς τὸ Θη-
βαίων ἄστυ πολιορκησομένους· τὴν ἔτι πρὸς ἐμεῦ βασιλεὺς
πεύσεται. καὶ τούτων μὲν ἑτέρωθι ἔσται λόγος· νῦν δὲ 4
ἐκείνοισι ταῦτα ποιεῦσι οὐκ ἐπιτρεπτέα ἐστί, ἀλλὰ διωκτέοι
εἰσὶ ἐς ὃ καταλαμφθέντες δώσουσι ἡμῖν τῶν δὴ ἐποίησαν
Πέρσας πάντων δίκας. ταῦτα εἴπας ἦγε τοὺς Πέρσας δρόμῳ 59
διαβάντας τὸν Ἀσωπὸν κατὰ στίβον τῶν Ἑλλήνων ὡς δὴ
ἀποδιδρησκόντων, ἐπεῖχέ τε ἐπὶ Λακεδαιμονίους τε καὶ
Τεγεήτας μούνους· Ἀθηναίους γὰρ τραπομένους ἐς τὸ πεδίον
ὑπὸ τῶν ὄχθων οὐ κατώρα. Πέρσας δὲ ὁρῶντες ὁρμημένους 2
διώκειν τοὺς Ἕλληνας οἱ λοιποὶ τῶν βαρβαρικῶν τελέων
ἄρχοντες αὐτίκα πάντες ἦραν τὰ σημήια καὶ ἐδίωκον ὡς
ποδῶν ἕκαστος εἶχον, οὔτε κόσμῳ οὐδενὶ κοσμηθέντες οὔτε
τάξι. καὶ οὗτοι μὲν βοῇ τε καὶ ὁμίλῳ ἐπήισαν ὡς ἀναρπασό-
μενοι τοὺς Ἕλληνας· Παυσανίης δέ, ὡς προσέκειτο ἡ ἵππος, 60
πέμψας πρὸς τοὺς Ἀθηναίους ἱππέα λέγει τάδε· Ἄνδρες
Ἀθηναῖοι, ἀγῶνος μεγίστου προκειμένου ἐλευθέρην εἶναι ἢ
δεδουλωμένην τὴν Ἑλλάδα, προδεδόμεθα ὑπὸ τῶν συμμάχων

1 λέγετε C P 4 οἱ πάντες] an ἅπαντες? διαδράντες C
8 ἔκ τε R S V 9 συνη(ι)δέαται L, corr. A² 10 θωυμα P R S V
καὶ om. R S V 12 Θηβαῖον V 21 ὡρμημένους C P R S V
23 ἅπαντες R V [S] ἤιραν A B 24 ἕκαστοι A B C P [V] ἧκον
R S V 25 τάξει C R S V ἐπῆ(ι)σαν A B C αρπασόμενοι
R S V

ἡμεῖς τε οἱ Λακεδαιμόνιοι καὶ ὑμεῖς οἱ Ἀθηναῖοι ὑπὸ
2 τὴν παροιχομένην νύκτα διαδράντων. νῦν ὦν δέδοκται τὸ
ἐνθεῦτεν τὸ ποιητέον ἡμῖν, ἀμυνομένους γὰρ τῇ δυνάμεθα
ἄριστα περιστέλλειν ἀλλήλους. εἰ μέν νυν ἐς ὑμέας ὅρμησε
ἀρχὴν ἡ ἵππος, χρῆν δὴ ἡμέας τε καὶ τοὺς μετ᾽ ἡμέων τὴν
Ἑλλάδα οὐ προδιδόντας Τεγεήτας βοηθέειν ὑμῖν· νῦν δέ, ἐς
ἡμέας γὰρ ἅπασα κεχώρηκε, δίκαιοί ἐστε ὑμεῖς πρὸς τὴν
3 πιεζομένην μάλιστα τῶν μοιρέων ἀμυνέοντες ἰέναι. εἰ δ᾽
ἄρα αὐτοὺς ὑμέας καταλελάβηκε ἀδύνατόν τι βοηθέειν, ὑμεῖς
δ᾽ ἡμῖν τοὺς τοξότας ἀποπέμψαντες χάριν θέσθε. συνοί-
δαμεν δὲ ὑμῖν ὑπὸ τὸν παρεόντα τόνδε πόλεμον ἐοῦσι
61 πολλὸν προθυμοτάτοισι, ὥστε καὶ ταῦτα ἐσακούειν. ταῦτα
οἱ Ἀθηναῖοι ὡς ἐπύθοντο, ὁρμέατο βοηθέειν καὶ τὰ μάλιστα
ἐπαμύνειν· καί σφι ἤδη στίχουσι ἐπιτίθενται οἱ ἀντιταχθέντες
Ἑλλήνων τῶν μετὰ βασιλέος γενομένων, ὥστε καὶ μηκέτι
δύνασθαι βοηθῆσαι· τὸ γὰρ προσκείμενόν σφεας ἐλύπεε.
2 οὕτω δὴ μουνωθέντες Λακεδαιμόνιοι καὶ Τεγεῆται, ἐόντες
σὺν ψιλοῖσι ἀριθμὸν οἱ μὲν πεντακισμύριοι, Τεγεῆται δὲ
τρισχίλιοι (οὗτοι γὰρ οὐδαμὰ ἀπεσχίζοντο ἀπὸ Λακεδαι-
μονίων), ἐσφαγιάζοντο ὡς συμβαλέοντες Μαρδονίῳ καὶ τῇ
3 στρατιῇ τῇ παρεούσῃ. καὶ οὐ γάρ σφι ἐγίνετο τὰ σφάγια
χρηστά, ἔπιπτον δὲ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ πολλοὶ καὶ
πολλῷ πλεῦνες ἐτρωματίζοντο· φράξαντες γὰρ τὰ γέρρα οἱ
Πέρσαι ἀπίεσαν τῶν τοξευμάτων πολλὰ ἀφειδέως, οὕτω
ὥστε πιεζομένων τῶν Σπαρτιητέων καὶ τῶν σφαγίων οὐ
γινομένων ἀποβλέψαντα τὸν Παυσανίην πρὸς τὸ Ἥραιον
τὸ Πλαταιέων ἐπικαλέσασθαι τὴν θεόν, χρηίζοντα μηδαμῶς
62 σφέας ψευσθῆναι τῆς ἐλπίδος. ταῦτα δ᾽ ἔτι τούτου ἐπι-
καλεομένου προεξαναστάντες πρότεροι οἱ Τεγεῆται ἐχώρεον

2 παροιχημένην R V δέδεκται Cobet 3 τὸ om. R S V ὑμῖν A B C P[1] 4 ὥρμησε C P S V 7 πᾶσα R S V 10 θέσθαι C[1] R V σύνιδμεν Mehler 13 ὡρμέατο C P R S V βοηθεῖν C 14 στείχουσι P S V 15 καὶ om. A B C P 16 προκείμενον R 22 δ᾽ A B : δι᾽ C : τε Schaefer 23 γέρα A[1] C R S V 26 Ἡραῖον R S V 29 πρότερον R S V

ἐς τοὺς βαρβάρους, καὶ τοῖσι Λακεδαιμονίοισι αὐτίκα μετὰ
τὴν εὐχὴν τὴν Παυσανίεω ἐγίνετο θυομένοισι τὰ σφάγια
χρηστά. ὡς δὲ χρόνῳ κοτὲ ἐγίνετο, ἐχώρεον καὶ οὗτοι ἐπὶ
τοὺς Πέρσας, καὶ οἱ Πέρσαι ἀντίοι τὰ τόξα μετέντες. ἐγίνετο 2
δὲ πρῶτον περὶ τὰ γέρρα μάχη. ὡς δὲ ταῦτα ἐπεπτώκεε,
ἤδη ἐγίνετο μάχη ἰσχυρὴ παρ' αὐτὸ τὸ Δημήτριον καὶ χρόνον
ἐπὶ πολλόν, ἐς ὃ ἀπίκοντο ἐς ὠθισμόν· τὰ γὰρ δόρατα
ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι. λήματι μέν νυν 3
καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν οἱ Πέρσαι, ἄνοπλοι δὲ ἐόντες καὶ
πρὸς ἀνεπιστήμονες ἦσαν καὶ οὐκ ὅμοιοι τοῖσι ἐναντίοισι
σοφίην. προεξαΐσσοντες δὲ κατ' ἕνα καὶ δέκα καὶ πλεῦνές τε
καὶ ἐλάσσονες συστρεφόμενοι ἐσέπιπτον ἐς τοὺς Σπαρτιήτας
καὶ διεφθείροντο. τῇ δὲ ἐτύγχανε αὐτὸς ἐὼν Μαρδόνιος, ἀπ' 63
ἵππου τε μαχόμενος λευκοῦ ἔχων τε περὶ ἑωυτὸν λογάδας
Περσέων τοὺς ἀρίστους χιλίους, ταύτῃ δὲ καὶ μάλιστα τοὺς
ἐναντίους ἐπίεσαν. ὅσον μέν νυν χρόνον Μαρδόνιος περιῆν,
οἱ δὲ ἀντεῖχον καὶ ἀμυνόμενοι κατέβαλλον πολλοὺς τῶν
Λακεδαιμονίων· ὡς δὲ Μαρδόνιος ἀπέθανε καὶ τὸ περὶ 2
ἐκεῖνον τεταγμένον, ἐὸν ἰσχυρότατον, ἔπεσε, οὕτω δὴ καὶ οἱ
ἄλλοι ἐτράποντο καὶ εἶξαν τοῖσι Λακεδαιμονίοισι. πλεῖστον
γάρ σφεας ἐδηλέετο ἡ ἐσθὴς ἔρημος ἐοῦσα ὅπλων· πρὸς γὰρ
ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα ἐποιεῦντο. ἐνθαῦτα ἥ τε 64
δίκη τοῦ φόνου τοῦ Λεωνίδεω κατὰ τὸ χρηστήριον τοῖσι
Σπαρτιήτῃσι ἐκ Μαρδονίου ἐπετελέετο καὶ νίκην ἀναιρέεται
καλλίστην ἁπασέων τῶν ἡμεῖς ἴδμεν Παυσανίης ὁ Κλεομ-
βρότου τοῦ Ἀναξανδρίδεω. τῶν δὲ κατύπερθέ οἱ προγόνων 2
τὰ οὐνόματα εἴρηται ἐς Λεωνίδην· ὡυτοὶ γάρ σφι τυγχάνουσι
ἐόντες. ἀποθνῄσκει δὲ Μαρδόνιος ὑπὸ Ἀριμνήστου ἀνδρὸς

2 ἐγένετο A B θυμεομένοισι V 5 γέρα C R[1] S 6 ἡ μάχη A B C P[c] 8 λήματι P : λήμματι rell. 9 ἔσονες C 10 ἦσαν οἱ Πέρσαι R οὐχ R V ἀντίοισι R S V 11 alt. καὶ om. R S V 12 ἐλάττονες C 17 οἴδεν R V κατέβαλον V[1] τῶν] τοὺς R 19 ἐὼν A[1] B οἱ ἄλλοι om. C 22 ἀγῶνας R S V 23 τὸ τοῖσι R S V 24 ἐπιτελέετο R S V 27 οὗτοι A B C 28 Ἀριμνήστου R S V (Plut. Arist. 19) : Ἀϊμνήστου A B : Ἀειμνήστου C P

ἐν Σπάρτῃ λογίμου, ὃς χρόνῳ ὕστερον μετὰ τὰ Μηδικὰ
ἔχων ἄνδρας τριηκοσίους συνέβαλε ἐν Στενυκλήρῳ πολέμου
ἐόντος Μεσσηνίοισι πᾶσι καὶ αὐτός τε ἀπέθανε καὶ οἱ
τριηκόσιοι.

65 ἐν δὲ Πλαταιῇσι οἱ Πέρσαι ὡς ἐτράποντο ὑπὸ
τῶν Λακεδαιμονίων, ἔφευγον οὐδένα κόσμον ἐς τὸ στρατό-
πεδον τὸ ἑωυτῶν καὶ ἐς τὸ τεῖχος τὸ ξύλινον τὸ ἐποιήσαντο
2 ἐν μοίρῃ τῇ Θηβαΐδι. θῶμα δέ μοι ὅκως παρὰ τῆς Δήμητρος
τὸ ἄλσος μαχομένων οὐδὲ εἷς ἐφάνη τῶν Περσέων οὔτε
ἐσελθὼν ἐς τὸ τέμενος οὔτε ἐναποθανών, περί τε τὸ ἱρὸν οἱ
πλεῖστοι ἐν τῷ βεβήλῳ ἔπεσον. δοκέω δέ, εἴ τι περὶ τῶν
θείων πρηγμάτων δοκέειν δεῖ, ἡ θεὸς αὐτή σφεας οὐκ ἐδέκετο
ἐμπρήσαντας [τὸ ἱρὸν] τὸ ἐν Ἐλευσῖνι ἀνάκτορον.

66 Αὕτη μέν νυν ἡ μάχη ἐπὶ τοσοῦτον ἐγένετο· Ἀρτάβαζος
δὲ ὁ Φαρνάκεος αὐτίκα τε οὐκ ἠρέσκετο κατ' ἀρχὰς λειπο-
μένου Μαρδονίου ἀπὸ βασιλέος, καὶ τότε πολλὰ ἀπαγορεύων
οὐδὲν ἤνυε, συμβάλλειν οὐκ ἐῶν· ἐποίησέ τε αὐτὸς τοιάδε
ὡς οὐκ ἀρεσκόμενος τοῖσι πρήγμασι τοῖσι ἐκ Μαρδονίου
2 ποιευμένοισι. τῶν ἐστρατήγεε ὁ Ἀρτάβαζος (εἶχε δὲ δύναμιν
οὐκ ὀλίγην ἀλλὰ καὶ ἐς τέσσερας μυριάδας ἀνθρώπων περὶ
ἑωυτόν), τούτους, ὅκως ἡ συμβολὴ ἐγίνετο, εὖ ἐξεπιστάμενος
τὰ ἔμελλε ἀποβήσεσθαι ἀπὸ τῆς μάχης, ἦγε κατηρτισμένους,
παραγγείλας κατὰ τὠυτὸ ἰέναι πάντας τῇ ἂν αὐτὸς ἐξηγῆται,
3 ὅκως ἂν αὐτὸν ὁρῶσι σπουδῆς ἔχοντα. ταῦτα παραγγείλας
ὡς ἐς μάχην ἦγε δῆθεν τὸν στρατόν· προτερέων δὲ τῆς ὁδοῦ
ὥρα καὶ δὴ φεύγοντας τοὺς Πέρσας. οὕτω δὴ οὐκέτι
τὸν αὐτὸν κόσμον κατηγέετο, ἀλλὰ τὴν ταχίστην ἐτρόχαζε

2 συνέβαλλε C 3 Μεσηνίοισι C S V 4 Πλαταίη(ι)σι A B R V 5 ἔς ⟨τε⟩ Stein 6 ἑωυτὸν R V 9 περὶ τὸ ἱρόν· οἱ δὲ πλεῖστοι P R S V 11 δοκεῖν A ἐδέξατο C P 12 τὸ ἱρὸν del. Valckenaer Ἐλευσῖνοι R ἀνακτόριον P^c R S V 13 τοσοῦτο A B C P 14 Φαρνάκεω C 15 ὑπὸ Herwerden 18 ὁ om. A B C 19 τέσσαρας A C R V 20 αὐτόν R S V ἐγένετο C R S V 21 ἤϊε A B C κατηρτισμένους V[1] ut vid. : -τισμένως R V^c : -τισμένος S : -τημένως A B : -τημένος C P 22 κατ' αὐτὸ P : κατὰ τοῦτο R S V ἐξηγέηται R S V 23 ἂν om. R S V 24 προ-τερέως C 25 ὁρᾶι A B C

φεύγων οὔτε ἐς τὸ ξύλινον τεῖχος οὔτε ἐς τὸ Θηβαίων τεῖχος
ἀλλ᾽ ἐς Φωκέας, ἐθέλων ὡς τάχιστα ἐπὶ τὸν Ἑλλήσποντον
ἀπικέσθαι. καὶ δὴ οὗτοι μὲν ταύτῃ ἐτράποντο· τῶν δὲ 67
ἄλλων Ἑλλήνων τῶν μετὰ βασιλέος ἐθελοκακεόντων Βοιωτοὶ
Ἀθηναίοισι ἐμαχέσαντο χρόνον ἐπὶ συχνόν· οἱ γὰρ μηδίζοντες
τῶν Θηβαίων, οὗτοι εἶχον προθυμίην οὐκ ὀλίγην μαχόμενοί
τε καὶ οὐκ ἐθελοκακέοντες, οὕτω ὥστε τριηκόσιοι αὐτῶν οἱ
πρῶτοι καὶ ἄριστοι ἐνθαῦτα ἔπεσον ὑπὸ Ἀθηναίων· ὡς δὲ
ἐτράποντο καὶ οὗτοι, ἔφευγον ἐς τὰς Θήβας, οὐ τῇ περ οἱ
Πέρσαι καὶ τῶν ἄλλων συμμάχων ὁ πᾶς ὅμιλος οὔτε διαμα-
χεσάμενος οὐδενὶ οὔτε τι ἀποδεξάμενος ἔφευγον. δηλοῖ τέ 68
μοι ὅτι πάντα τὰ πρήγματα τῶν βαρβάρων ἤρτητο ἐκ
Περσέων, εἰ καὶ τότε οὗτοι πρὶν ἢ καὶ συμμεῖξαι τοῖσι
πολεμίοισι ἔφευγον, ὅτι καὶ τοὺς Πέρσας ὥρων. οὕτω τε
πάντες ἔφευγον πλὴν τῆς ἵππου τῆς τε ἄλλης καὶ τῆς
Βοιωτίης· αὕτη δὲ τοσαῦτα προσωφέλεε τοὺς φεύγοντας,
αἰεί τε πρὸς τῶν πολεμίων ἄγχιστα ἐοῦσα ἀπέργουσά τε
τοὺς φιλίους φεύγοντας ἀπὸ τῶν Ἑλλήνων. οἱ μὲν δὴ
νικῶντες εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες·
ἐν δὲ τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι 69
Ἕλλησι τοῖσι τεταγμένοισι περὶ τὸ Ἥραιον καὶ ἀπογενο-
μένοισι τῆς μάχης, ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ
Παυσανίεω· οἱ δὲ ἀκούσαντες ταῦτα, οὐδένα κόσμον τα-
χθέντες, οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρέης
καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς
Δήμητρος, οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ
πεδίου τὴν λειοτάτην τῶν ὁδῶν. ἐπείτε δὲ ἀγχοῦ τῶν 2
πολεμίων ἐγίνοντο οἱ Μεγαρέες καὶ Φλειάσιοι, ἀπιδόντες

1 pr. τεῖχος S solus 2 ἐς] εἰς R V 4 βασιλέως C 5 ἐπὶ συχνόν om. R 6 μαχεόμενοί A B C 9 οὐ τῇ Stein: οὐκ ἥ(ι) L 11 οὐδενὶ R quoque ἀποδεξάμενός τι P τε ἐμοὶ R S V 12 ἤρτηντο R S V 13 συμμιξαι L 14 εώρων A B C P 17 ἀπείργουσά L 20 φόνῳ A²: πόνῳ Wesseling ἄλλοισι om. R S V 21 περὶ τὸ ἡραῖον (ἱρ. R) τεταγμένοισι R S V 24 ὑπωρείης R S V 25 ἄνω om. R S V 26 Φλια- L (it. 28)

σφέας οἱ Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον
ἤλαυνον ἐπ' αὐτοὺς τοὺς ἵππους, τῶν ἱππάρχεε Ἀσωπόδωρος
ὁ Τιμάνδρου. ἐσπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακο-
σίους, τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαι-
70 ρῶνα. οὗτοι μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο· οἱ δὲ Πέρσαι
καὶ ὁ ἄλλος ὅμιλος, ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος,
ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν ἢ τοὺς Λακεδαι-
μονίους ἀπικέσθαι, ἀναβάντες δὲ ἐφράξαντο ὡς ἠδυνέατο
ἄριστα τὸ τεῖχος. προσελθόντων δὲ τῶν Λακεδαιμονίων
2 κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη. ἕως μὲν γὰρ
ἀπῆσαν οἱ Ἀθηναῖοι, οἱ δ' ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον
τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν·
ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον, οὕτω δὴ ἰσχυρὴ ἐγίνετο
τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν. τέλος δὲ ἀρετῇ τε καὶ
λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον, τῇ δὴ
3 ἐσεχέοντο οἱ Ἕλληνες. πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ
τεῖχος, καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρ-
πάσαντες, τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων,
ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην. τὴν μέν νυν φάτνην
ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης
Ἀθηναίης Τεγεῆται, τὰ δὲ ἄλλα ἐς τὠυτό, ὅσα περ ἔλαβον,
4 ἐσήνεικαν τοῖσι Ἕλλησι. οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος
ἐποιήσαντο πεσόντος τοῦ τείχεος, οὔτε τις αὐτῶν ἀλκῆς
ἐμέμνητο, ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε
5 καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων. παρῆν τε
τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων
στρατοῦ, καταδεουσέων τεσσέρων τὰς ἔχων Ἀρτάβαζος
ἔφευγε, τῶν λοιπέων μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι.
Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν

1 τῶν Θηβαίων A B C P 3 κατεστώρεσαν B 8 ἐφράζοντο R S V 9 Ἀθηναίων Stein 11 ἐπήεσαν R S V οἵδε R V 15 ἤρειπον V[1] 17 alt. τὴν] τοῦ R S V 22 ἐσηνείκαντο R S V στίφος R V 23 οὐδέ Stein 24 χρόνῳ C[1] R S V 25 κατειλημέναι P : κατειλλημέναι V : κατειλλημμέναι R : κατειλημμέναι rell. 26 μυριαδέων C 28 λοιπῶν C R S V χιλιάδης R V

τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα, Τεγεητέων δὲ ἑκκαίδεκα,
Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα.

Ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν ὁ Περσέων, ἵππος 71
δὲ ἡ Σακέων, ἀνὴρ δὲ λέγεται Μαρδόνιος· Ἑλλήνων δέ,
ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων, ὑπερεβά-
λοντο ἀρετῇ Λακεδαιμόνιοι. ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποση- 2
μήνασθαι (ἅπαντες γὰρ οὗτοι τοὺς κατ' ἑωυτοὺς ἐνίκων),
ὅτι δὲ κατὰ τὸ ἰσχυρότατον προσηνείχθησαν καὶ τούτων
ἐκράτησαν. καὶ ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ
γνώμας τὰς ἡμετέρας, ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν
τριηκοσίων σωθεὶς εἶχε ὄνειδος καὶ ἀτιμίην. μετὰ δὲ τοῦτον
ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετος
Σπαρτιῆται. καίτοι γενομένης λέσχης ὃς γένοιτο αὐτῶν 3
ἄριστος, ἔγνωσαν οἱ παραγενόμενοι Σπαρτιητέων Ἀριστό-
δημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης
οἱ αἰτίης, λυσσῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα
ἀποδέξασθαι μεγάλα, Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀπο-
θνήσκειν ἄνδρα γενέσθαι ἀγαθόν· τοσούτῳ τοῦτον εἶναι
ἀμείνω. ἀλλὰ ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν· οὗτοι δὲ 4
τοὺς κατέλεξα πάντες, πλὴν Ἀριστοδήμου, τῶν ἀποθανόντων
ἐν ταύτῃ τῇ μάχῃ τίμιοι ἐγένοντο, Ἀριστόδημος δὲ βουλό-
μενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη.
οὗτοι μὲν τῶν ἐν Πλαταιῇσι ὀνομαστότατοι ἐγένοντο. 72
Καλλικράτης γὰρ ἔξω τῆς μάχης ἀπέθανε, ἐλθὼν ἀνὴρ
κάλλιστος ἐς τὸ στρατόπεδον τῶν τότε Ἑλλήνων, οὐ μοῦνον
αὐτῶν Λακεδαιμονίων ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων· ὅς,
ἐπειδὴ ἐσφαγιάζετο Παυσανίης, κατήμενος ἐν τῇ τάξι ἐτρω-

1 συμβουλῇ C καὶ om. RSV ἐννεν. RV 4 ἡ] ὁ RSV 7 πάντες RSV 8 ἰσχυρότερον ABC προσηνέχθησαν B 11 τούτων AB 13 Σπαρτιῆται Krueger: Σπαρτιήτης PRSV: ὁ Σπαρτιήτης ABC: ὁ Πιτανήτης Stein 15 βολόμενον R (it. 17) 16 ἐκλιπόντα RSV 17 μεγάλα ἀποδέξασθαι RSV 19 ἀμείνωι C εἴποιμεν ABC 20 πάντας ABP[C] 23 τὸ C Πλαταίη(ι)σι(ν) ABRV 25 οὐ . . . Ἑλλήνων om. B μόνον V¹ : μόνων R Vᶜ 27 τάξει ABCRSV

2 ματίσθη τοξεύματι τὰ πλευρά. καὶ δὴ οἱ μὲν ἐμάχοντο,
ὁ δ' ἐξενηνειγμένος ἐδυσθανάτεέ τε καὶ ἔλεγε πρὸς Ἀρί-
μνηστον ἄνδρα Πλαταιέα οὐ μέλειν οἱ ὅτι πρὸ τῆς Ἑλλάδος
ἀποθνῄσκει, ἀλλ' ὅτι οὐκ ἐχρήσατο τῇ χειρὶ καὶ ὅτι οὐδέν
ἐστί οἱ ἀποδεδεγμένον ἔργον ἑωυτοῦ ἄξιον προθυμευμένου
73 ἀποδέξασθαι. Ἀθηναίων δὲ λέγεται εὐδοκιμῆσαι Σωφάνης
ὁ Εὐτυχίδεω, ἐκ δήμου Δεκελεῆθεν, Δεκελέων δὲ τῶν κοτε
ἐργασαμένων ἔργον χρήσιμον ἐς τὸν πάντα χρόνον, ὡς αὐτοὶ
2 Ἀθηναῖοι λέγουσι. ὡς γὰρ δὴ τὸ πάλαι κατὰ Ἑλένης
κομιδὴν Τυνδαρίδαι ἐσέβαλον ἐς γῆν τὴν Ἀττικὴν σὺν
στρατοῦ πλήθεϊ καὶ ἀνίστασαν τοὺς δήμους, οὐκ εἰδότες ἵνα
ὑπεξέκειτο ἡ Ἑλένη, τότε λέγουσι τοὺς Δεκελέας, οἱ δὲ
αὐτὸν Δέκελον ἀχθόμενόν τε τῇ Θησέος ὕβρι καὶ δειμαί-
νοντα περὶ πάσῃ τῇ Ἀθηναίων χώρῃ, ἐξηγησάμενόν σφι τὸ
πᾶν πρῆγμα κατηγήσασθαι ἐπὶ τὰς Ἀφίδνας, τὰς δὴ Τιτακός,
3 ἐὼν αὐτόχθων, καταπροδιδοῖ Τυνδαρίδῃσι. τοῖσι δὲ Δεκε-
λεῦσι ἐν Σπάρτῃ ἀπὸ τούτου τοῦ ἔργου ἀτελείη τε καὶ
προεδρίη διατελέει ἐς τόδε αἰεὶ ἔτι ἐοῦσα, οὕτω ὥστε καὶ
ἐς τὸν πόλεμον τὸν ὕστερον πολλοῖσι ἔτεσι τούτων γενόμενον
Ἀθηναίοισί τε καὶ Πελοποννησίοισι, σινομένων τὴν ἄλλην
74 Ἀττικὴν Λακεδαιμονίων, Δεκελέης ἀπέχεσθαι. τούτου
τοῦ δήμου ἐὼν ὁ Σωφάνης καὶ ἀριστεύσας τότε Ἀθηναίων
διξοὺς λόγους λεγομένους ἔχει, τὸν μὲν ὡς ἐκ τοῦ ζωστῆρος
τοῦ θώρηκος ἐφόρεε χαλκέῃ ἁλύσι δεδεμένην ἄγκυραν
σιδηρέην, τὴν ὅκως πελάσειε ἀπικνεόμενος τοῖσι πολεμίοισι
βαλέσκετο, ἵνα δή μιν οἱ πολέμιοι ἐκπίπτοντες ἐκ τῆς τάξιος
μετακινῆσαι μὴ δυναίατο· γινομένης δὲ φυγῆς τῶν ἐναντίων
2 ἐδέδοκτο τὴν ἄγκυραν ἀναλαβόντα οὕτω διώκειν. οὗτος μὲν

2 ἐξενηνεγμένος R S V τε om. R S V Ἀείμνηστον S 3 μέλλειν B R S V 4 ἀποθνήισκειν C 7 ἐκ om. S : ἐὼν Koen Δεκελῆθεν P R S V : δὲ κεκλῆθεν C ποτε L 12 ἡ om. C 13 Δεκελεὸν R S V 15 Ἀφνίδας R S V δή τι κακὸς V 20 σινεομένων R S V 21 ἀπέσχεσθαι V[1] (?) 22 τοῦ om. A[1] 24 ἁλύσει A B C S V 25 ἀπικνεομένοισι V : ἀπικνεουμένοισι R τῆσι R 26 βαλλέσκετο P ἐμπίπτοντες Richards 28 δέδοκτο A B C P οὗτος] οὕτω B

οὕτω λέγεται, ὁ δ' ἕτερος τῶν λόγων τῷ πρότερον λεχθέντι ἀμφισβατέων λέγεται, ὡς ἐπ' ἀσπίδος αἰεὶ περιθεούσης καὶ οὐδαμὰ ἀτρεμιζούσης ἐφόρεε [ἐπίσημον] ἄγκυραν, καὶ οὐκ ἐκ τοῦ θώρηκος δεδεμένην σιδηρέην. ἔστι δὲ καὶ ἕτερον 75 Σωφάνεϊ λαμπρὸν ἔργον ἐξεργασμένον, ὅτε περικατημένων Ἀθηναίων Αἴγιναν Εὐρυβάτην τὸν Ἀργεῖον, ἄνδρα πεντάεθλον, ἐκ προκλήσιος ἐφόνευσε. αὐτὸν δὲ Σωφάνεα χρόνῳ ὕστερον τούτων κατέλαβε ἄνδρα γενόμενον ἀγαθόν, Ἀθηναίων στρατηγέοντα ἅμα Λεάγρῳ τῷ Γλαύκωνος, ἀποθανεῖν ὑπὸ Ἠδωνῶν ἐν Δάτῳ περὶ τῶν μετάλλων τῶν χρυσέων μαχόμενον.

Ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ 76 βάρβαροι, ἐνθαῦτά σφι γυνὴ ἐπῆλθε αὐτόμολος· ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε· Ὦ βασιλεῦ Σπάρτης, ῥῦσαί με τὴν 2 ἱκέτιν αἰχμαλώτου δουλοσύνης. σὺ γὰρ καὶ ἐς τόδε ὤνησας τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας. εἰμὶ δὲ γένος μὲν Κῴη, θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω. βίῃ δέ με λαβὼν ἐκ Κῶ εἶχε ὁ Πέρσης. ὁ δὲ ἀμείβεται τοισίδε· Γύναι, θάρσει καὶ ὡς ἱκέτις καὶ εἰ δὴ 3 πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ

1 ὁ . . . λέγεται om. B 2 ἀμφισβητέων P R S V 3 ἐπίσημον om. A B C P 5 ὅτι A B C P 6 Εὐρυβιάδην R S V Ἀρεῖον C 7 προβλήσιος R S V 10 μαχόμενον om. R S V 12 Πλαταιή(ι)σι A B R V 13 ἐπῆλθε γυνὴ A B C P 15 παλακὴ R[1] Φαρναδάτεος R S V 16 ⟨αἱ⟩ ἀμφίπολοι Reiske 18 φοινῇσι S V 19 ἐόντας om. A B C 22 λῦσαί A B C P 23 δουλωσύνης R: -νην C 26 ἐκ Κῶ C P R V: ἐν Κῶ A B S (hic post εἶχεν) 27 τοῖσιδε C: τοῖσδε A B P: ὧδε R S V 28 τοῦτο R S V εἰ A B C P

Ἡγητορίδεω τοῦ Κῴου, ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει
ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων. ταῦτα εἴπας
τότε μὲν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι, ὕστερον δὲ
77 ἀπέπεμψε ἐς Αἴγιναν, ἐς τὴν αὐτὴ ἤθελε [ἀπικέσθαι]. μετὰ
δὲ τὴν ἄπιξιν τῆς γυναικὸς αὐτίκα μετὰ ταῦτα ἀπίκοντο
Μαντινέες ἐπ᾽ ἐξεργασμένοισι· μαθόντες δὲ ὅτι ὕστεροι
ἥκουσι τῆς συμβολῆς, συμφορὴν ἐποιεῦντο μεγάλην ἄξιοί
2 τε ἔφασαν εἶναι σφέας ζημιῶσαι. πυνθανόμενοι δὲ τοὺς
Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας, τούτους ἐδίωκον
μέχρι Θεσσαλίης· Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας
διώκειν. οἱ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας
3 τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς. μετὰ δὲ Μαντινέας ἧκον
Ἠλεῖοι, καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν
ποιησάμενοι ἀπαλλάσσοντο· ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς
ἡγεμόνας ἐδίωξαν. τὰ κατὰ Μαντινέας μὲν καὶ Ἠλείους
78 τοσαῦτα· ἐν δὲ Πλαταιῇσι ἐν τῷ στρατοπέδῳ τῶν Αἰγινη-
τέων ἦν Λάμπων ὁ Πυθέω, Αἰγινητέων ⟨ἐὼν⟩ τὰ πρῶτα·
ὃς ἀνοσιώτατον ἔχων λόγον ἵετο πρὸς Πανσανίην, ἀπικό-
2 μενος δὲ σπουδῇ ἔλεγε τάδε· Ὦ παῖ Κλεομβρότου, ἔργον
ἔργασταί τοι ὑπερφυὲς μέγαθός τε καὶ κάλλος, καί τοι θεὸς
παρέδωκε ῥυσάμενον τὴν Ἑλλάδα κλέος καταθέσθαι μέγιστον
Ἑλλήνων τῶν ἡμεῖς ἴδμεν. σὺ δὲ καὶ τὰ λοιπὰ τὰ ἐπὶ
τούτοισι ποίησον, ὅκως λόγος τέ σε ἔχῃ ἔτι μέζων καί τις
ὕστερον φυλάσσηται τῶν βαρβάρων μὴ ὑπάρχειν ἔργα
3 ἀτάσθαλα ποιέων ἐς τοὺς Ἕλληνας. Λεωνίδεω γὰρ ἀπο-
θανόντος ἐν Θερμοπύλῃσι Μαρδόνιός τε καὶ Ξέρξης ἀποτα-
μόντες τὴν κεφαλὴν ἀνεσταύρωσαν· τῷ σὺ τὴν ὁμοίην ἀπο-
διδοὺς ἔπαινον ἕξεις πρῶτα μὲν ὑπὸ πάντων Σπαρτιητέων,
αὖτις δὲ καὶ πρὸς τῶν ἄλλων Ἑλλήνων· Μαρδόνιον γὰρ

2 κείνους R S V   ταῦτα S V: ταῦτα δὲ rell.   3 μέν ⟨μιν⟩ Bekker   4 ἀπικέσθαι om. R S V   6 ὕστεροι Aldus: ὕστερον L   7 συμβουλῆς C R V[1]   8 εἶναι ἔφασάν R S V   15 τὰ om. R S V   16 Πλαταίη(ι)σι(ν) A B R V   17 ὁ om. A B C P   ἐὼν add. Cobet   18 ἵκετο S V   23 μείζων A B: μέζω C   25 ποιέειν R S V   27 ἐσταύρωσαν R S V   τῷ σὺ] τοῖσι Tournier

ἀνασκολοπίσας τετιμωρήσεαι ἐς πάτρων τὸν σὸν Λεωνίδην. ὁ μὲν δοκέων χαρίζεσθαι ἔλεγε τάδε, ὁ δ' ἀνταμείβετο τοισίδε·

79 Ὦ ξεῖνε Αἰγινῆτα, τὸ μὲν εὐνοέειν τε καὶ προορᾶν ἄγαμαί σευ, γνώμης μέντοι ἡμάρτηκας χρηστῆς· ἐξάρας γάρ με ὑψοῦ καὶ τὴν πάτρην καὶ τὸ ἔργον, ἐς τὸ μηδὲν κατέβαλες παραινέων νεκρῷ λυμαίνεσθαι, καὶ ἢν ταῦτα ποιέω, φὰς ἄμεινόν με ἀκούσεσθαι· τὰ πρέπει μᾶλλον βαρβάροισι ποιέειν ἤ περ Ἕλλησι· κἀκείνοισι δὲ ἐπιφθονέομεν. ἐγὼ δ' ὦν (2) τούτου εἵνεκα μήτε Αἰγινήτῃσι ἅδοιμι μήτε τοῖσι ταῦτα ἀρέσκεται, ἀποχρᾷ δέ μοι Σπαρτιήτῃσι ἀρεσκόμενον ὅσια μὲν ποιέειν, ὅσια δὲ καὶ λέγειν. Λεωνίδῃ δέ, τῷ με κελεύεις τιμωρῆσαι, φημὶ μεγάλως τετιμωρῆσθαι, ψυχῇσί τε τῇσι τῶνδε ἀναριθμήτοισι τετίμηται αὐτός τε καὶ οἱ ἄλλοι οἱ ἐν Θερμοπύλῃσι τελευτήσαντες. σὺ μέντοι ἔτι ἔχων λόγον τοιόνδε μήτε προσέλθῃς ἔμοιγε μήτε συμβουλεύσῃς, χάριν τε ἴσθι ἐὼν ἀπαθής.

80 Ὁ μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο· Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης, συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα. οἱ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους, κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα· (2) σάκκους τε ἐπ' ἁμαξέων εὕρισκον, ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι· ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας, ἐόντας χρυσέους, ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδὲ εἷς. (3) ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς

1 τετιμωρήσεαι Suevern : τετιμώρησαι L 2 τοῖσιδε C : τοῖσδε rell. 3 εὐνοεῖν C P R S V προῶραν B 4 σου A B C ἐξάιρας A B 7 βαρβάροισι μᾶλλον R S V 8 καὶ ἐκείνοισι A B C P 9 ταὐτὰ Bekker 10 τέ R S V 12 γε Gomperz 15 ἔμοιγε] ἐμὲ R S V συμβουλεύῃς P C[c] (-εις C[1]) 16 τε ἴσθι Aldus : ἴσθι τε L 18 συκομίζειν R V 19 ἐκέλευσε R S V 22 pr. καὶ om. A B C P ἄλλα] ἄλλα καὶ C 23 σάκους C 24 ἐόντες R S V 25 ἀκινάκεας S 26 ἐγένετο S V 27 οὐδείς A B C P μὲν om. C

τοὺς Αἰγινήτας οἱ εἵλωτες, πολλὰ δὲ καὶ ἀπεδείκνυσαν,
ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι· ὥστε Αἰγινήτῃσι οἱ με-
γάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο, οἳ τὸν χρυσὸν ἅτε
81 ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλωτέων ὠνέοντο. συμφο-
ρήσαντες δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντες τῷ ἐν
Δελφοῖσι θεῷ, ἀπ' ἧς ὁ τρίπους ὁ χρύσεος ἀνετέθη ὁ ἐπὶ
τοῦ τρικαρήνου ὄφιος τοῦ χαλκέου ἐπεστεὼς ἄγχιστα τοῦ
βωμοῦ, καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξελόντες, ἀπ' ἧς δεκάπηχυν
χάλκεον Δία ἀνέθηκαν, καὶ τῷ ἐν Ἰσθμῷ θεῷ, ἀπ' ἧς ἑπτά-
πηχυς χάλκεος Ποσειδέων ἐξεγένετο, ταῦτα ἐξελόντες τὰ
λοιπὰ διαιρέοντο καὶ ἔλαβον ἕκαστοι τῶν ἄξιοι ἦσαν, καὶ
τὰς παλλακὰς τῶν Περσέων καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον
2 καὶ ἄλλα χρήματά τε καὶ ὑποζύγια. ὅσα μέν νυν ἐξαίρετα
τοῖσι ἀριστεύσασι αὐτῶν ἐν Πλαταιῇσι ἐδόθη, οὐ λέγεται
πρὸς οὐδαμῶν, δοκέω δ' ἔγωγε καὶ τούτοισι δοθῆναι· Παυ-
σανίῃ δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη, γυναῖκες, ἵπποι,
82 τάλαντα, κάμηλοι, ὣς δὲ αὔτως καὶ τἆλλα χρήματα. λέγεται
δὲ καὶ τάδε γενέσθαι, ὡς Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος
Μαρδονίῳ τὴν κατασκευὴν καταλίποι τὴν ἑωυτοῦ· Παυσα-
νίην ὦν ὁρῶντα τὴν Μαρδονίου κατασκευὴν χρυσῷ τε καὶ
ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοισι κατεσκευασμένην
κελεῦσαι τούς τε ἀρτοκόπους καὶ τοὺς ὀψοποιοὺς κατὰ ταὐτὰ
2 [καθὼς] Μαρδονίῳ δεῖπνον παρασκευάζειν. ὡς δὲ κελευό-
μενοι οὗτοι ἐποίευν ταῦτα, ἐνθαῦτα τὸν Παυσανίην ἰδόντα
κλίνας τε χρυσέας καὶ ἀργυρέας εὖ ἐστρωμένας καὶ τραπέζας
τε χρυσέας καὶ ἀργυρέας καὶ παρασκευὴν μεγαλοπρεπέα τοῦ
δείπνου, ἐκπλαγέντα τὰ προκείμενα ἀγαθὰ κελεῦσαι ἐπὶ

1 οἱ om. R 2 αὐτῶν (-έων R S V) ὅσα P[1] 3 ἐγίνοντο C: ἐγένετο R 4 ειλώτων A B C P 7 ἐφεστεὼς R V 9 ἀνέθηκε R V 10 ἐγένετο R S V 12 παλακὰς C V[1] alt. τὸν om. A B C 13 τἆλλα Stein 14 αὐτέων C R S V Πλαταίῃ(ι)σι(ν) A B R V 16 τε καὶ ἐδόθη om. R S V 17 ἅρματα Stein τὰ ἄλλα R S V 19 παρασκευὴν Athen. 138 b (it. 20) ἀπολίποι E: καταλίπει C 21 κατασκευασμένην A S V: παρασκ. C 22 ἀρτοποιοὺς Athen.: ἀρτοπόπους Cobet 23 καθὼς del. Abicht κατασκευάζειν R S V 25 εὖ . . . ἀργυρέας om. B[1] E S 26 χρυσέας τε R V

γέλωτι τοὺς ἑωυτοῦ διηκόνους παρασκευάσαι Λακωνικὸν
δεῖπνον. ὡς δὲ τῆς θοίνης ποιηθείσης ἦν πολλὸν τὸ μέσον, 3
τὸν Παυσανίην γελάσαντα μεταπέμψασθαι τῶν Ἑλλήνων
τοὺς στρατηγούς, συνελθόντων δὲ τούτων εἰπεῖν τὸν Παυ-
σανίην, δεικνύντα ἐς ἑκατέρην τοῦ δείπνου τὴν παρασκευήν·
Ἄνδρες Ἕλληνες, τῶνδε εἵνεκα ἐγὼ ὑμέας συνήγαγον, βουλό-
μενος ὑμῖν τοῦ Μήδου [ἡγεμόνος] τὴν ἀφροσύνην δέξαι,
ὃς τοιήνδε δίαιταν ἔχων ἦλθε ἐς ἡμέας οὕτως ὀϊζυρὴν ἔχοντας
ἀπαιρησόμενος. ταῦτα μὲν Παυσανίην λέγεται εἰπεῖν πρὸς
τοὺς στρατηγοὺς τῶν Ἑλλήνων· ὑστέρῳ μέντοι χρόνῳ μετὰ 83
ταῦτα καὶ τῶν Πλαταιέων εὗρον συχνοὶ θήκας χρυσοῦ καὶ
ἀργύρου καὶ τῶν ἄλλων χρημάτων. ἐφάνη δὲ καὶ τόδε
ὕστερον ἔτι τούτων. τῶν νεκρῶν περιψιλωθέντων τὰς 2
σάρκας (συνεφόρεον γὰρ τὰ ὀστέα οἱ Πλαταιέες ἐς ἕνα
χῶρον) εὑρέθη κεφαλὴ οὐκ ἔχουσα ῥαφὴν οὐδεμίαν ἀλλ᾽
ἐξ ἑνὸς ἐοῦσα ὀστέου· ἐφάνη δὲ καὶ γνάθος, καὶ τὸ ἄνω
τῆς γνάθου, ἔχουσα ὀδόντας μουνοφυέας, ἐξ ἑνὸς ὀστέου
πάντας, τούς τε ὀδόντας καὶ γομφίους· καὶ πενταπήχεος
ἀνδρὸς ὀστέα ἐφάνη. †ἐπείτε δὲ† Μαρδονίου δευτέρῃ ἡμέρῃ 84
ὁ νεκρὸς ἠφάνιστο, ὑπ᾽ ὅτευ μὲν ἀνθρώπων, τὸ ἀτρεκὲς οὐκ
ἔχω εἰπεῖν, πολλοὺς δέ τινας ἤδη καὶ παντοδαποὺς ἤκουσα
θάψαι Μαρδόνιον, καὶ δῶρα μεγάλα οἶδα λαβόντας πολλοὺς
παρὰ Ἀρτόντεω τοῦ Μαρδονίου παιδὸς διὰ τοῦτο τὸ ἔργον·
ὅστις μέντοι ἦν αὐτῶν ὁ ὑπελόμενός τε καὶ θάψας τὸν νεκρὸν 2
τὸν Μαρδονίου, οὐ δύναμαι ἀτρεκέως πυθέσθαι. ἔχει δέ
τινα φάτιν καὶ Διονυσοφάνης ἀνὴρ Ἐφέσιος θάψαι Μαρδό-

4 *τουτέων* C R S V 5 *ἐς* om. R S V *ἑκατέρου τῶν δείπνων* Athen. *τὴν* R S V Athen.: om. rell. 7 *ἡμῖν* R S V *τοῦ* R S V Athen.: *τοῦδε τοῦ* A B C E P *Μήδου* S: *Μήδων* rell. [V] *ἡγεμόνος* del. Schaefer *δεῖξαι* L: *ἐπιδεῖξαι* Athen. 8 *ἐς*] *ὡς* Athen. 9 *Παυσανίης* R S V 13 *ἔτι* Valckenaer: *ἐπὶ* L 14 *ὀστὰ* C 16 *ἐπάνω* P R S V 17 *μονοφυέας* R V 18 *ὀδόντας*] *προσθίους* Stein *τοὺς γομφίους* Aldus *πεντεπήχεος* A B 19 *ἐπεὶ δὲ* R V: *ἐπὶ δὲ* S: *ἐπεί γε δὴ* Stein 20 *ὑπό τευ* R S V: *ὑπὸ ὅτευ* rell. *ἀτρεκέως* R S V 24 *ὑπονοούμενός* R S V 26 *τι* C *Διονυσιοφάνης* A B C P

85 νιον. ἀλλ' ὁ μὲν τρόπῳ †τοιούτῳ† ἐτάφη· οἱ δὲ Ἕλληνες
ὡς ἐν Πλαταιῇσι τὴν ληίην διείλοντο, ἔθαπτον τοὺς ἑωυτῶν
χωρὶς ἕκαστοι. Λακεδαιμόνιοι μὲν τριξὰς ἐποιήσαντο θήκας·
ἔνθα μὲν τοὺς ἰρένας ἔθαψαν, τῶν καὶ Ποσειδώνιος καὶ
2 Ἀμομφάρετος ἦσαν καὶ Φιλοκύων τε καὶ Καλλικράτης. ἐν
μὲν δὴ ἑνὶ τῶν τάφων ἦσαν οἱ ἰρένες, ἐν δὲ τῷ ἑτέρῳ οἱ
ἄλλοι Σπαρτιῆται, ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτες. οὗτοι μὲν
οὕτω ἔθαπτον, Τεγεῆται δὲ χωρὶς πάντας ἁλέας, καὶ Ἀθηναῖοι
τοὺς ἑωυτῶν ὁμοῦ, καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ
3 τῆς ἵππου διαφθαρέντας. τούτων μὲν δὴ πάντων πλήρεες
ἐγένοντο οἱ τάφοι· τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν
Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι,
ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα
χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, ἐπεὶ καὶ
Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ ἀκούω
καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινη-
τέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα,
πρόξεινον ἐόντα αὐτῶν.

86 Ὡς δ' ἄρα ἔθαψαν τοὺς νεκροὺς ἐν Πλαταιῇσι οἱ Ἕλληνες,
αὐτίκα βουλευομένοισί σφι ἐδόκεε στρατεύεσθαι ἐπὶ τὰς
Θήβας καὶ ἐξαιτέειν αὐτῶν τοὺς μηδίσαντας, ἐν πρώτοισι
δὲ αὐτῶν Τιμηγενίδην καὶ Ἀτταγῖνον, οἳ ἀρχηγέται ἀνὰ
πρώτους ἦσαν· ἢν δὲ μὴ ἐκδιδῶσι, μὴ ἀπανίστασθαι ἀπὸ
2 τῆς πόλιος πρότερον ἢ ἐξέλωσι. ὡς δέ σφι ταῦτα ἔδοξε,
οὕτω δὴ ἑνδεκάτῃ ἡμέρῃ ἀπὸ τῆς συμβολῆς ἀπικόμενοι
ἐπολιόρκεον Θηβαίους, κελεύοντες ἐκδιδόναι τοὺς ἄνδρας·

1 τοιούτῳ] an ὀτεῳῶν? 2 Πλαταίῃ(ι)σι A B R V διείλαντο R S V 3 μὲν] δὲ R 4 ἰρένας et 6 ἰρένες Valckenaer: ιρέας, -ες L καὶ om. R S V Ποσειδόνιος R 7 οὕτω μὲν οὗτοι ἔθαφθεν R S V 8 πάντας ἔθαψαν R S V 9 τοὺς ἑ. ὁμοῦ om. R S V Φλιάσιοι L 11 τῶν . . . τάφοι om. R S V ὅσοις Krueger 12 Πλαταίῃσι A B 13 ἀπαισχυνομένους A B C ἀποεστοῖ R V: ἀποστοὶ τῆς μ. ἐγένοντο S 14 ἐπιγεινομένων A B C 15 τῶν R V 16 τῶν om. P R S V 17 αλεάδην A B C 18 πρόξενον R S V 19 Πλαταίῃ(ι)σι(ν) A B R V 20 βουλομένοισί C στρατεύειν A B C 23 ἀπὸ . . . ἐξέλωσι om. R S V

οὐ βουλομένων δὲ τῶν Θηβαίων ἐκδιδόναι τήν τε γῆν αὐτῶν
ἔταμνον καὶ προσέβαλλον πρὸς τὸ τεῖχος. καὶ οὐ γὰρ 87
ἐπαύοντο σινόμενοι, εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι
Τιμηγενίδης τάδε· Ἄνδρες Θηβαῖοι, ἐπειδὴ οὕτω δέδοκται
τοῖσι Ἕλλησι, μὴ πρότερον ἀπαναστῆναι πολιορκέοντας ἢ
ἐξέλωσι Θήβας ἢ ἡμέας αὐτοῖσι παραδῶτε, νῦν ὦν ἡμέων
εἵνεκα γῆ ἡ Βοιωτίη πλέω μὴ ἀναπλήσῃ, ἀλλ᾽ εἰ μὲν χρη- 2
μάτων χρηίζοντες πρόσχημα ἡμέας ἐξαιτέονται, χρήματά
σφι δῶμεν ἐκ τοῦ κοινοῦ (σὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίσαμεν
οὐδὲ μοῦνοι ἡμεῖς), εἰ δὲ ἡμέων ἀληθέως δεόμενοι πολιορ-
κέουσι, ἡμεῖς ἡμέας αὐτοὺς ἐς ἀντιλογίην παρέξομεν. κάρτα
τε ἔδοξε εὖ λέγειν καὶ ἐς καιρόν, αὐτίκα τε ἐπεκηρυκεύοντο
πρὸς Παυσανίην οἱ Θηβαῖοι θέλοντες ἐκδιδόναι τοὺς ἄνδρας.
ὡς δὲ ὡμολόγησαν ἐπὶ τούτοισι, Ἀτταγῖνος μὲν ἐκδιδρήσκει 88
ἐκ τοῦ ἄστεος, παῖδας δὲ αὐτοῦ ἀπαχθέντας Παυσανίης
ἀπέλυσε τῆς αἰτίης, φὰς τοῦ μηδισμοῦ παῖδας οὐδὲν εἶναι
μεταιτίους. τοὺς δὲ ἄλλους ἄνδρας τοὺς ἐξέδοσαν οἱ
Θηβαῖοι, οἱ μὲν ἐδόκεον ἀντιλογίης τε κυρήσειν καὶ δὴ
χρήμασι ἐπεποίθεσαν διώσεσθαι· ὁ δὲ ὡς παρέλαβε, αὐτὰ
ταῦτα ὑπονοέων τὴν στρατιὴν τὴν τῶν συμμάχων ἅπασαν
ἀπῆκε καὶ ἐκείνους ἀγαγὼν ἐς Κόρινθον διέφθειρε.

Ταῦτα μὲν τὰ ἐν Πλαταιῇσι καὶ Θήβῃσι γενόμενα·
Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ 89
πρόσω ἐγίνετο. ἀπικόμενον δέ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας
ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς
ἄλλης, οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων.
ὁ δὲ Ἀρτάβαζος γνοὺς ὅτι, εἰ ἐθέλει σφι πᾶσαν τὴν ἀληθείην 2

2 ἔταμον C[1] προσέβαλον S 3 σινεόμενοι RSV 4 οὔτε SV 6 ἡμέας παραδότε RSV 7 εἰ] ἢ B: ἢν RSV 8 ἐξαιτέωνται RSV 10 ἀληθῶς C 11 ἡμεῖς ⟨δὲ⟩ Krueger εἰς RV 12 εὖ om. C 15 ἐκ] ἐπὶ C αὐτοῦ om. RSV ἀναπαχθέντας R 17 ἄνδρας οὓς ABC 18 κηρήσιν R 19 ἐπεπύθεον AB: ἐπεπόθεον C διώσεσθαι scripsi: διώσασθαι RSV: διωθέεσθαι rell. ὁ δὲ ὡς] ὡς δὲ ABC 22 Πλαταίῃ(ι)σι ABRV 24 ἐγένετο RSV 25 ἐπεί CRV ξένια AB 26 γινομένων AB 27 ὁ . . . ἀγώνων om. R ἐθέλοι P

τῶν ἀγώνων εἰπεῖν, αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ ὁ
μετ᾽ αὐτοῦ στρατός (ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο
πυνθανόμενον τὰ γεγονότα), ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς
τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε
3 τάδε· Ἐγὼ μέν, ὦ ἄνδρες Θεσσαλοί, ὡς ὁρᾶτε, ἐπείγομαί
τε τὴν ταχίστην ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω, πεμφθεὶς
κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε· αὐτὸς δὲ
ὑμῖν Μαρδόνιος καὶ ὁ στρατὸς αὐτοῦ οὗτος κατὰ πόδας ἐμεῦ
ἐλαύνων προσδόκιμός ἐστι. τοῦτον καὶ ξεινίζετε καὶ εὖ
ποιεῦντες φαίνεσθε· οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι
4 μεταμελήσει. ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρα-
τιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης,
ὡς ἀληθέως ἐπειγόμενος καὶ τὴν μεσόγαιαν τάμνων τῆς
ὁδοῦ. καὶ ἀπικνέεται ἐς Βυζάντιον, καταλιπὼν τοῦ στρατοῦ
τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων τε κατακοπέντας κατ᾽
ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ· ἐκ Βυζαντίου δὲ
διέβη πλοίοισι.

90 Οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην· τῆς δὲ αὐτῆς ἡμέρης τῆς περ ἐν Πλαταιῇσι τὸ τρῶμα ἐγένετο, συνεκύρησε γενέσθαι καὶ ἐν Μυκάλῃ τῆς Ἰωνίης. ἐπεὶ γὰρ δὴ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνες οἱ ἐν τῇσι νηυσὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι, ἦλθόν σφι ἄγγελοι ἀπὸ Σάμου Λάμπων τε Θρασυκλέος καὶ Ἀθηναγόρης Ἀρχεστρατίδεω καὶ Ἡγησίστρατος Ἀρισταγόρεω, πεμφθέντες ὑπὸ Σαμίων λάθρῃ τῶν τε Περσέων καὶ τοῦ τυράννου Θεομήστορος τοῦ Ἀνδροδάμαντος, τὸν κατέστησαν Σάμου τύραννον οἱ Πέρσαι.

2 ωιετο A B C P: del. Cobet 4 ἐξηγόρευεν οὐδεὶς C 6 τὴν ταχίστην Stein: κατὰ ταχίστην A R: κατα ταχίστην C P: κατὰ ταχίστῃ B: κατατάχιστα S: κατὰ ταχι^στ V 8 ἐμεῦ om. R S V: μευ Krueger 9 alt. καὶ om. C 10 ποιέντες R 11 ἀπέλαυνε R S V 13 μεσόγεαν R τέμνων V¹ S 14 Βυζάντειον R^c 15 τε om. A B C P 16 Βυζαντείου R: Βυζαντίει οὐ V 18 οὗτος S: οὕτως R V: αὐτὸς rell. 19 Πλαταίη(ι)σι A B R V 20 ⟨τὸ⟩ ἐν Krueger ἐπειδὴ γὰρ P R S V 21 καθέατο R S V 23 τε ὁ R S V Θρασυκλέους A B C Ἀρχιστρ. C¹ (?) R S V 25 Θεομήτορος A V¹: Θεομνήτορος R S V^c 26 τύραννον Σάμου R S V

ἐπελθόντων δέ σφεων ἐπὶ τοὺς στρατηγοὺς ἔλεγε Ἡγησί- 2
στρατος πολλὰ καὶ παντοῖα, ὡς ἢν μοῦνον ἴδωνται αὐτοὺς
οἱ Ἴωνες ἀποστήσονται ἀπὸ Περσέων, καὶ ὡς οἱ βάρβαροι
οὐκ ὑπομενέουσι· ἢν δὲ καὶ ἄρα ὑπομείνωσι, οὐκ ἑτέρην
ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούς· θεούς τε κοινοὺς ἀνακαλέων
προέτρεπε αὐτοὺς ῥύσασθαι ἄνδρας Ἕλληνας ἐκ δουλοσύνης
καὶ ἀπαμῦναι τὸν βάρβαρον. εὐπετές τε αὐτοῖσι ἔφη ταῦτα 3
γίνεσθαι· τάς τε γὰρ νέας αὐτῶν κακῶς πλέειν καὶ οὐκ
ἀξιομάχους κείνοισι εἶναι. αὐτοί τε, εἴ τι ὑποπτεύουσι μὴ
δόλῳ αὐτοὺς προάγοιεν, ἕτοιμοι εἶναι ἐν τῇσι νηυσὶ τῇσι
ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι. ὡς δὲ πολλὸς ἦν λισσόμενος 91
ὁ ξεῖνος ὁ Σάμιος, εἴρετο Λευτυχίδης, εἴτε κληδόνος εἵνεκεν
θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος·
Ὦ ξεῖνε Σάμιε, τί τοι οὔνομα; ὁ δὲ εἶπε· Ἡγησίστρατος.
ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον, εἴ τινα ὅρμητο λέγειν 2
ὁ Ἡγησίστρατος, εἶπε· Δέκομαι τὸν οἰωνὸν [τὸν ἡγησί-
στρατον], ὦ ξεῖνε Σάμιε. σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε
δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε, ἦ μὲν
Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους. ταῦτά τε 92
ἅμα ἠγόρευε καὶ τὸ ἔργον προσῆγε· αὐτίκα γὰρ οἱ Σάμιοι
πίστιν τε καὶ ὅρκια ἐποιεῦντο συμμαχίης πέρι πρὸς τοὺς
Ἕλληνας.

Ταῦτα δὲ ποιήσαντες οἱ μὲν ἀπέπλεον· μετὰ σφέων γὰρ 2
ἐκέλευε πλέειν τὸν Ἡγησίστρατον, οἰωνὸν τὸ οὔνομα ποιεύ-
μενος· οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ
ὑστεραίῃ ἐκαλλιερέοντο, μαντευομένου σφι Δηιφόνου τοῦ
Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω, Ἀπολλωνίης δὲ τῆς ἐν τῷ

4 ὑπονέουσιν R ἆρα A B οὐκ ὑπομενέουσιν C 5 ἂν om. R S V 7 εὐπετέες C : an εὐπετέως? 10 προαγάγοιεν R S V ἑτοῖμον C 11 κείνων A B C 12 alt. ὁ om. C E P ὁ Λευτ. R S V εἵνεκε R : εἵνεκα S V 13 καὶ om. R S V 14 οὔνομα R S V : τὸ οὔνομα A B C P : τοὔνομα E 15 ὑφαρπάσας A B C E ὅρμητο S V : ὥρμητο rell. 16 τὸν ἡγησιστράτου A B C E P : del. Valckenaer 17 ποίεεν R V 18 ἀποπλεῦσαι C μὴν R S V 20 προῆγεν R S V 21 γε C τοὺς om. C 23 μὲν ⟨δύο⟩ Bekker 24 τὸν Ἡγησ. om. R S V 26 μαντευομένους R V Δηϊοφόνου C

Ἰονίῳ κόλπῳ, τοῦ τὸν πατέρα κατέλαβε [Εὐήνιον] πρῆγμα
93 τοιόνδε. ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα,
τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ ποταμόν, ὃς ἐκ Λάκμονος
ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρ'
Ὤρικον λιμένα, τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ
τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν, οὗτοι φυλάσσουσι
ἐνιαυτὸν ἕκαστος· περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλω-
νιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός· ἐν δὲ ἄντρῳ
2 αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς. ἔνθα δὴ τότε ὁ Εὐήνιος
οὗτος ἀραιρημένος ἐφύλασσε. καί κοτε αὐτοῦ κατακοιμί-
σαντος τὴν φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέ-
φθειραν τῶν προβάτων ὡς ἑξήκοντα. ὁ δὲ ὡς ἐπήισε, εἶχε
σιγῇ καὶ ἔφραζε οὐδενί, ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα
3 πριάμενος. καὶ οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα
γενόμενα, ἀλλ' ὡς ἐπύθοντο, ὑπαγαγόντες μιν ὑπὸ δικα-
στήριον κατέκριναν, ὡς τὴν φυλακὴν κατακοιμίσαντα, τῆς
ὄψιος στερηθῆναι. ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν,
αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε
4 ὁμοίως [καρπόν]. πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν
Δελφοῖσι ἐγίνετο, ἐπείτε ἐπειρώτων [τοὺς προφήτας] τὸ
αἴτιον τοῦ παρεόντος κακοῦ, [οἱ δὲ αὐτοῖσι ἔφραζον] ὅτι
ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος
ἐστέρησαν· αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους, οὐ πρότερόν
τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν ἢ δίκας δῶσι τῶν
ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ· τούτων

1 Ἰωνικῷ R S[1] V τοῦ] τούτου A B C P Εὐήνιον del. Kallenberg 3 ἃ R S V ⟨Χῶνα⟩ ποταμόν Stein e Theogn. can. 794 4 χώρης om. Marcianus 364 5 Ὤρηκον R ἀναιρημένοι C 7 ἕκαστον A[1]: ἕκαστοι C γὰρ] τε R S V δὴ om. C 10 ἀφαιρημένος R V κατακοιμίσαντος S[1] V: -μήσαντος rell. 11 τὴν om. A B C P[1] 12 ἐπῆισε A B C: ἐποίησεν S V 13 ἔφραξεν R S V 15 γινόμενα B ἀλλά κως Stein ὑπάγοντες R S V 16 κατέκριναν om. R S V κατακοιμίσαντα R: -μήσαντα rell. 19 καρπόν om. R S V πρόβατα R S V 20 ἐγένετο R S V ἐπείτε Reiske: ἔπειτα L τοὺς προφήτας et οἱ . . ἔφραζον del. Stein 22 ἱρῶν om. C 23 ἐς τοὺς C 24 παύσασθαι R S V τιμωρέοντας R V δῶσι P: δώσειν rell. 25 τουτέων C

δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν
πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα. τὰ μὲν χρηστήρια 94
ταῦτά σφι ἐχρήσθη, οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιη-
σάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι. οἱ δέ
σφι διέπρηξαν ὧδε· κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες
οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο, ἐς ὃ κατέβαινον
συλλυπεύμενοι τῷ πάθεϊ. ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα
δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι
δώσειν τῶν ἐποίησαν. ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον 2
εἵλετο εἴπας εἴ τίς οἱ δοίη ἀγρούς, τῶν ἀστῶν ὀνο-
μάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν
τῇ Ἀπολλωνίῃ, καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην
ἐοῦσαν τῶν ἐν [τῇ] πόλι· τούτων δὲ ἔφη ἐπήβολος γενόμενος
τοῦ λοιποῦ ⟨ἂν⟩ ἀμήνιτος εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν
γενομένην. καὶ ὁ μὲν ταῦτα ἔλεγε, οἱ δὲ πάρεδροι εἶπαν 3
ὑπολαβόντες· Εὐήνιε, ταύτην δίκην Ἀπολλωνιῆται τῆς
ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα.
ὁ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποιέετο, ἐνθεῦτεν πυθόμενος τὸν
πάντα λόγον, ὡς ἐξαπατηθείς· οἱ δὲ πριάμενοι παρὰ τῶν
ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο. καὶ μετὰ ταῦτα ἔμφυτον
αὐτίκα μαντικὴν εἶχε, ὥστε καὶ ὀνομαστὸς γενέσθαι. τούτου 95
δὴ ὁ Δηίφονος ἐὼν παῖς τοῦ Εὐηνίου ἀγόντων Κορινθίων
ἐμαντεύετο τῇ στρατιῇ. ἤδη δὲ καὶ τόδε ἤκουσα ὡς ὁ
Δηίφονος ἐπιβατεύων τοῦ Εὐηνίου οὐνόματος ἐξελάμβανε
ἐπὶ τὴν Ἑλλάδα ἔργα, οὐκ ἐὼν Εὐηνίου παῖς.

Τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε, ἀνῆγον τὰς νέας 96
ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον. ἐπεὶ δὲ ἐγένοντο τῆς
Σαμίης πρὸς Καλάμοισι, οἱ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ

1 δόσειν (sic) R : δῶ̄ V δώσειν R V 4 προσέθεσαν Cobet 13 τῇ S solus πόλει A B C [V] ἐπίβολος B S V 14 ἂν add. Herwerden 17 τοι] τε C S [V] γινόμενα B 18 ἐποίεε, τὸ Stein 20 κεκτημ. C αὐτίκα ἔμφυτον A B C P 21 οὐνομαστὸς R : οὐνομαστὸν S V (?) 22 δὴ ὁ om. R S V τοῦ om. R ἀγαγόντων R S V 23 ὁ om. R S V 24 ἐπιβατέων B[1] R V ὀνόματος C P R V 25 ἐπὶ] ἐπιὼν Reiske 28 Καλάμοισι ex Athen. xiii. 572 f Larcher : καλαμίσοισι A B C P : λαμίοισιν R S V ὁρμισάμενοι Aldus : ὁρμησ. L

Ἡραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην, οἱ δὲ Πέρσαι
πυθόμενοί σφεας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπει-
ρον τὰς νέας τὰς ἄλλας, τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν.
2 βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι· οὐ
γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι· ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον,
ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ
Μυκάλῃ, ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου
στρατοῦ Ἰωνίην ἐφύλασσε· τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες,
ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης, κάλλεϊ ⟨τε⟩ καὶ μεγάθεϊ ὑπερ-
3 φέρων Περσέων. ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύ-
σαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι
τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμα τῶν νεῶν καὶ
97 σφέων αὐτῶν κρησφύγετον. ταῦτα βουλευσάμενοι ἀνή-
γοντο. ἀπικόμενοι δὲ παρὰ τὸ τῶν Ποτνιέων ἱρὸν τῆς
Μυκάλης ἐς Γαίσωνά τε καὶ Σκολοπόεντα, τῇ Δήμητρος
Ἐλευσινίης [ἐστὶ] ἱρόν, τὸ Φίλιστος ὁ Πασικλέος ἱδρύσατο
Νείλεῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ Μιλήτου κτιστύν,
ἐνθαῦτα τάς τε νέας ἀνείρυσαν καὶ περιεβάλοντο ἕρκος καὶ
λίθων καὶ ξύλων, δένδρεα ἐκκόψαντες ἥμερα, καὶ σκόλοπας
περὶ τὸ ἕρκος κατέπηξαν. καὶ παρεσκευάδατο ὡς πολιορκη-
σόμενοι [καὶ ὡς νικήσοντες· ἐπ' ἀμφότερα ἐπιλεγόμενοι γὰρ
παρεσκευάζοντο].
98 Οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους
ἐς τὴν ἤπειρον, ἤχθοντο ὡς ἐκπεφευγότων ἐν ἀπορίῃ τε
εἴχοντο ὅ τι ποιέωσι, εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε κατα-
πλέωσι ἐπ' Ἑλλησπόντου. τέλος δὲ ἔδοξε τούτων μὲν
2 μηδέτερα ποιέειν, ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον. παρα-

1 Ἡραῖον R V 5 ἀπέπλεον om. A B C 8 Ἰωνίην τε R πλήθεος R S V 9 τε add. Aldus μεγέθει A B 12 περιβαλλέσθαι V κέ R 15 Γέσωνά R 16 ἐστὶ om. A B C P 17 Νειλέω R V ἐπισπομένου A B κτιστήν R 18 περιεβάλλοντο S V 20 κατέκοψαν R[t] 21 καὶ . . . παρεσκευάζοντο (ἐπιλεγόμενοι L omnes) del. Krueger 24 ἐν om. A B C P δὲ R V 25 ἤχοντο R ὅ τι] τί R S V παραπλέωσι conieci 26 μὲν] δὲ R

σκευασάμενοι ὧν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ τὰ ἄλλα
ὅσων ἔδεε ἔπλεον ἐπὶ τῆς Μυκάλης. ἐπεὶ δὲ ἀγχοῦ τε
ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγό-
μενος, ἀλλ᾽ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος,
πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν, ἐνθαῦτα
πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων, ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ
μάλιστα, Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι
λέγων· Ἄνδρες Ἴωνες, ὅσοι ὑμέων τυγχάνουσι ἐπακούοντες, 3
μάθετε τὰ λέγω· πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν
ἐγὼ ὑμῖν ἐντέλλομαι. ἐπεὰν συμμίσγωμεν, μεμνῆσθαί τινα
χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον, μετὰ δὲ τοῦ συνθήματος
Ἥρης. καὶ τάδε ἴστω καὶ ὁ μὴ ἐπακούσας ὑμέων πρὸς τοῦ
ἐπακούσαντος. ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ 4
πρήγματος καὶ ὁ Θεμιστοκλέος ὁ ἐπ᾽ Ἀρτεμισίῳ· ἢ γὰρ δὴ
λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας
πείσειν, ἢ ἔπειτε ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν
ἀπίστους τοῖσι Ἕλλησι. Λευτυχίδεω δὲ ταῦτα ὑποθεμένου 99
δεύτερα δὴ τάδε ἐποίευν οἱ Ἕλληνες· προσσχόντες τὰς νέας
ἀπέβησαν ἐς τὸν αἰγιαλόν. καὶ οὗτοι μὲν ἐτάσσοντο, οἱ δὲ
Πέρσαι ὡς εἶδον τοὺς Ἕλληνας παρασκευαζομένους ἐς μάχην
καὶ τοῖσι Ἴωσι παραινέσαντας, τοῦτο μὲν ὑπονοήσαντες τοὺς
Σαμίους τὰ Ἑλλήνων φρονέειν ἀπαιρέονται τὰ ὅπλα. οἱ γὰρ 2
ὦν Σάμιοι ἀπικομένων Ἀθηναίων αἰχμαλώτων ἐν τῇσι νηυσὶ
τῶν βαρβάρων, τοὺς ἔλαβον ἀνὰ τὴν Ἀττικὴν λελειμμένους
οἱ Ξέρξεω, τούτους λυσάμενοι πάντας ἀποπέμπουσι ἐποδιά-
σαντες ἐς Ἀθήνας· τῶν εἵνεκεν οὐκ ἥκιστα ὑποψίην εἶχον,

1 τὰ om. ABCP 2 ὅσον ἔδεεν ἔπλεεν R 3 σφιν ἐφαίνετο RSV 6 ἐγχρίψας C 8 ὅσοι] οἳ ABCP 9 μάθε R 10 συμμισγῶμεν RSV 12 Ἥρης Roscher: Ἥβης L alt. καὶ om. RV ἐπακούσας Bekker: ἐσακούσας ABC: ἀκούσας rell. 13 ἀκούσαντος ABCP ὡυτὸς . . . Ἕλλησι (17) del. Krueger οὗτος . . . πρήγματος] τούτου . . . κηρύγματος Stein 14 alt. ὁ om. R 16 ἐπείτε RSV: ἔπειτα rell. ἀνηνεχθέντα C 17 τοῖσι Ἕλλησι del. Abicht Λεωτυχίδεω AB 18 προσχόντες CPR 21 ὑπονοστήσαντες C 23 ὦν] ἂν R 24 λελειμένους R 25 οἱ] ὑπὸ RSV 26 ἐς om. R: ἐς τὰς S

πεντακοσίας κεφαλὰς τῶν Ξέρξεω πολεμίων λυσάμενοι.
3 τοῦτο δὲ τὰς διόδους τὰς ἐς τὰς κορυφὰς τῆς Μυκάλης
φερούσας προστάσσουσι τοῖσι Μιλησίοισι φυλάσσειν ὡς
ἐπισταμένοισι δῆθεν μάλιστα τὴν χώρην· ἐποίευν δὲ τούτου
εἵνεκεν, ἵνα ἐκτὸς τοῦ στρατοπέδου ἔωσι. τούτους μὲν Ἰώνων,
τοῖσι καὶ κατεδόκεον νεοχμὸν ἄν τι ποιέειν δυνάμιος ἐπιλαβο-
μένοισι, τρόποισι τοιούτοισι προεφυλάσσοντο οἱ Πέρσαι,
100 αὐτοὶ δὲ συνεφόρησαν τὰ γέρρα ἕρκος εἶναι σφίσι. ὡς δὲ
ἄρα παρεσκευάδατο τοῖσι Ἕλλησι, προσήισαν πρὸς τοὺς
βαρβάρους. ἰοῦσι δέ σφι φήμη τε ἐσέπτατο ἐς τὸ στρατό-
πεδον πᾶν καὶ κηρυκήιον ἐφάνη ἐπὶ τῆς κυματωγῆς κείμενον·
ἡ δὲ φήμη διῆλθέ σφι ὧδε, ὡς οἱ Ἕλληνες τὴν Μαρδονίου
2 στρατιὴν νικῷεν ἐν Βοιωτοῖσι μαχόμενοι. δῆλα δὴ πολλοῖσι
τεκμηρίοισί ἐστι τὰ θεῖα τῶν πρηγμάτων, εἰ καὶ τότε τῆς
αὐτῆς ἡμέρης συμπιπτούσης τοῦ τε ἐν Πλαταιῇσι καὶ τοῦ ἐν
Μυκάλῃ μέλλοντος ἔσεσθαι τρώματος φήμη τοῖσι Ἕλλησι
τοῖσι ταύτῃ ἐσαπίκετο, ὥστε θαρσῆσαί τε τὴν στρατιὴν
101 πολλῷ μᾶλλον καὶ ἐθέλειν προθυμότερον κινδυνεύειν. καὶ
τόδε ἕτερον συνέπεσε γενόμενον, Δήμητρος τεμένεα Ἐλευ-
σινίης παρὰ ἀμφοτέρας τὰς συμβολὰς εἶναι· καὶ γὰρ δὴ ἐν
τῇ Πλαταιίδι παρ᾽ αὐτὸ τὸ Δημήτριον ἐγίνετο, ὡς καὶ πρό-
τερόν μοι εἴρηται, ἡ μάχη, καὶ ἐν Μυκάλῃ ἔμελλε ὡσαύτως
2 ἔσεσθαι. γεγονέναι δὲ νίκην τῶν μετὰ Παυσανίεω Ἑλλήνων
ὀρθῶς σφι ἡ φήμη συνέβαινε ἐλθοῦσα· τὸ μὲν γὰρ ἐν
Πλαταιῇσι πρωὶ ἔτι τῆς ἡμέρης ἐγίνετο, τὸ δὲ ἐν Μυκάλῃ
περὶ δείλην. ὅτι δὲ τῆς αὐτῆς ἡμέρης συνέβαινε γίνεσθαι
μηνός τε τοῦ αὐτοῦ, χρόνῳ οὐ πολλῷ σφι ὕστερον δῆλα
3 ἀναμανθάνουσι ἐγίνετο. ἦν δὲ ἀρρωδίη σφι πρὶν ἢ τὴν

4 τούτου] τοῦτο τοῦδε Krueger 6 καὶ om. R νεωχμὸν C 8 σφι(ν) L 9 παρεσκεύαστο (aut addendum πάντα) Reiske προσίησαν B : προσίεσαν SV 11 κηρύκιον CP 13 δὲ RSV 15 αὐτῆς del. Krueger συμπίπτοντος Reiske Πλαταίη(ι)σι ABRV 16 φήμη δὲ RSV 20 πάρα Dobree 21 ἐγένετο P 22 εἴρητο P ἔσεσθαι ὡσαύτως RSV 24 γὰρ om. R 25 Πλαταίη RSV ⟨τρῶμα⟩ πρωὶ Stein 28 ἢ om. ABCP

φήμην ἐσαπικέσθαι, οὔτι περὶ σφέων αὐτῶν οὕτω ὡς τῶν
Ἑλλήνων, μὴ περὶ Μαρδονίῳ πταίσῃ ἡ Ἑλλάς. ὡς μέντοι
ἡ κληδὼν αὕτη σφι ἐσέπτατο, μᾶλλόν τι καὶ ταχύτερον
τὴν πρόσοδον ἐποιεῦντο. οἱ μὲν δὴ Ἕλληνες καὶ οἱ
βάρβαροι ἔσπευδον ἐς τὴν μάχην, ὥς σφι καὶ αἱ νῆσοι καὶ
ὁ Ἑλλήσποντος ἄεθλα προέκειτο.

Τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι 102
τεταγμένοισι μέχρι κου τῶν ἡμισέων ἡ ὁδὸς ἐγίνετο κατ'
αἰγιαλόν τε καὶ ἄπεδον χῶρον, τοῖσι δὲ Λακεδαιμονίοισι καὶ
τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ
ὄρεα· ἐν ᾧ δὲ [οἱ Λακεδαιμόνιοι] ⟨ἔτι⟩ περιήισαν οὗτοι, οἱ ἐπὶ
τῷ ἑτέρῳ κέρεϊ [ἔτι] καὶ δὴ ἐμάχοντο. ἕως μέν νυν τοῖσι 2
Πέρσῃσι ὄρθια ἦν τὰ γέρρα, ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον
εἶχον τῇ μάχῃ· ἐπείτε δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων
ὁ στρατός, ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαι-
μονίων, παρακελευσάμενοι ἔργου εἴχοντο προθυμότερον, ἐν-
θεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα. διωσάμενοι γὰρ τὰ γέρρα 3
οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας, οἱ δὲ δεξά-
μενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ
τεῖχος. Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ
Τροιζήνιοι (οὕτω γὰρ ἦσαν ἐπεξῆς τεταγμένοι) συνεπισπό-
μενοι συνεσέπιπτον ἐς τὸ τεῖχος. ὡς δὲ καὶ τὸ τεῖχος
ἀραίρητο, οὔτ' ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς
φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων. οὗτοι δὲ κατ' 4
ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι
Ἑλλήνων. καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀπο-
φεύγουσι, δύο δὲ τελευτῶσι· Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης,

1 τῶν ⟨ἄλλων⟩ Krueger 8 ἡ om. RSV 9 δὲ om. C 10 χαράνδραν C : χαράδρην P 11 οἱ Λακεδαιμόνιοι seclusi ἔτι transp. Steger 12 κέραϊ RSV 13 ὄρθρια S : ὀρθὰ Stein 14 ἐπεὶ ABCP alt. τῶν om. SV 17 γὰρ] δὲ RSV 18 οὕτω Gomperz 19 καὶ et τέλος om. C εἰς R 21 οὗτοι γὰρ ἦσαν οἱ RSV ἐπισπόμενοι Cobet 22 συνέπιπτον RSV 23 ἀναίρητο C alt. πρὸς] καὶ πρὸς RSV 24 ὡρμέατο P κατ' ὀλίγους] κατὰ λόγους B

τοῦ ναυτικοῦ στρατηγέοντες, ἀποφεύγουσι, Μαρδόντης δὲ καὶ
103 ὁ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι. ἔτι
δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο Λακεδαιμόνιοι καὶ οἱ
μετ' αὐτῶν καὶ τὰ λοιπὰ συνδιεχείριζον. ἔπεσον δὲ καὶ
αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα, ἄλλοι τε καὶ Σικυώνιοι
2 καὶ στρατηγὸς Περίλεως. τῶν δὲ Σαμίων οἱ στρατευόμενοι,
ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ Μηδικῷ καὶ ἀπαραιρημένοι
τὰ ὅπλα, ὡς εἶδον αὐτίκα κατ' ἀρχὰς γινομένην ἑτεραλκέα
τὴν μάχην, ἔρδον ὅσον ἐδυνέατο, προσωφελέειν ἐθέλοντες
τοῖσι Ἕλλησι. Σαμίους δὲ ἰδόντες οἱ ἄλλοι Ἴωνες ἄρξαντας,
οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ Περσέων ἐπέθεντο τοῖσι
104 βαρβάροισι. Μιλησίοισι δὲ προσετέτακτο μὲν ⟨ἐκ⟩ τῶν
Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι, ὡς ἢν
ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε, ἔχοντες ἡγεμόνας
σῴζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης. ἐτάχθησαν μέν
νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ
ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιέοιεν· οἱ
δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίεον, ἄλλας τε
κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι, αἳ δὴ ἔφερον ἐς τοὺς
πολεμίους, καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώ-
105 τατοι. οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη. ἐν δὲ
ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων
Ἑρμόλυκος ὁ Εὐθοίνου, ἀνὴρ παγκράτιον ἐπασκήσας. τοῦτον
δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων, πολέμου ἐόντος
Ἀθηναίοισί τε καὶ Καρυστίοισι, ἐν Κύρνῳ τῆς Καρυστίης
χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ. μετὰ δὲ
Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν.

5 τῶν om. R S V Σικυώνιοι καὶ] Σικυωνίων Stein 6 ⟨ὁ⟩ στρατηγὸς Krueger Περίλεος R S V δὲ] τε A B C P 7 τε om. R 8 ὑπεραλκέα R S V 12 Μιλήσιοι S : Μηλίσιοι R V μὲν om. R S V ἐκ add. Valckenaer 13 τηρεῖν L 15 σώ(ι)ζονται C P[1] R S V 16 τε] γε A B C P : om. R S V 17 ἐν om. A B C P νεωχμὸν C 18 τὸ ἐναντίον R S V προτεταγμ. R V 19 δὴ ἔφερον Aldus : διέφερον L 20 αὐτοῖς R : αὐτοῖ V 21 Ἰωνίη τὸ δεύτερον R S V 23 Εὐθοίνου C P : Εὐθόνου A B : Εὐθύνου R S V 24 δὲ] an δή? 26 Γεραίστω R V

Ἐπείτε δὲ κατεργάσαντο οἱ Ἕλληνες τοὺς πολλούς, τοὺς 106
μὲν μαχομένους, τοὺς δὲ καὶ φεύγοντας τῶν βαρβάρων, τὰς
νέας ἐνέπρησαν καὶ τὸ τεῖχος ἅπαν, τὴν ληίην προεξαγαγόντες ἐς τὸν αἰγιαλόν, καὶ θησαυρούς τινας χρημάτων
εὗρον· ἐμπρήσαντες δὲ τὸ τεῖχος καὶ τὰς νέας ἀπέπλεον.
ἀπικόμενοι δὲ ἐς Σάμον οἱ Ἕλληνες ἐβουλεύοντο περὶ 2
ἀναστάσιος τῆς Ἰωνίης, καὶ ὅκῃ χρεὸν εἴη τῆς Ἑλλάδος κατοικίσαι τῆς αὐτοὶ ἐγκρατέες ἦσαν, τὴν δὲ Ἰωνίην ἀπεῖναι τοῖσι βαρβάροισι· ἀδύνατα γὰρ ἐφαίνετό σφι εἶναι ἑωυτούς τε Ἰώνων προκατῆσθαι φρουρέοντας τὸν πάντα χρόνον, καὶ ἑωυτῶν μὴ προκατημένων Ἴωνας οὐδεμίαν ἐλπίδα εἶχον
χαίροντας πρὸς τῶν Περσέων ἀπαλλάξειν. πρὸς ταῦτα 3
Πελοποννησίων μὲν τοῖσι ἐν τέλεϊ ἐοῦσι ἐδόκεε τῶν μηδισάντων ἐθνέων τῶν Ἑλληνικῶν τὰ ἐμπόρια ἐξαναστήσαντας δοῦναι τὴν χώρην Ἴωσι ἐνοικῆσαι, Ἀθηναίοισι δὲ οὐκ ἐδόκεε ἀρχὴν Ἰωνίην γενέσθαι ἀνάστατον οὐδὲ Πελοποννησίους περὶ τῶν σφετέρων ἀποικιέων βουλεύειν· ἀντιτεινόντων δὲ
τούτων προθύμως εἶξαν οἱ Πελοποννήσιοι. καὶ οὕτω δὴ 4
Σαμίους τε καὶ Χίους καὶ Λεσβίους καὶ τοὺς ἄλλους νησιώτας, οἳ ἔτυχον συστρατευόμενοι τοῖσι Ἕλλησι, ἐς τὸ συμμαχικὸν ἐποιήσαντο, πίστι τε καταλαβόντες καὶ ὁρκίοισι ἐμμενέειν τε καὶ μὴ ἀποστήσεσθαι. τούτους δὲ καταλαβόντες ὁρκίοισι ἔπλεον τὰς γεφύρας λύσοντες· ἔτι γὰρ ἐδόκεον ἐντεταμένας
εὑρήσειν. οὗτοι μὲν δὴ ἐπ᾽ Ἑλλησπόντου ἔπλεον· τῶν δὲ 107
ἀποφυγόντων βαρβάρων ἐς τὰ ἄκρα τε τῆς Μυκάλης κατειληθέντων, ἐόντων οὐ πολλῶν, ἐγίνετο κομιδὴ ἐς Σάρδις. πορευομένων δὲ κατ᾽ ὁδὸν Μασίστης ὁ Δαρείου παρατυχὼν

7 ὅπῃ(ι) ABCRSV: ὅποι P 8 κατοικῆσαι RSV ἀφεῖναι ABCP 9 ἀδύνατα RS: ἀδύνατον ABCP[V] 10 φρουρέων RV 14 ἐμπόλια ABC ἐπαναστήσαντας RSV 16 Πελοποννησίους Schweighaeuser: -σίοισι L 17 ἀποικέων C: ἀποικιων RSV 20 στρατευόμενοι RSV 21 πίστει CR: πίστις V τε om. ABC ἐμμένειν RSV: ἐμμενεῖν rell.: ⟨ἦ μὲν⟩ ἐμμ. Krueger 22 ἀπονοστήσεσθαι SV 24 Ἑλλήσποντον S[V] 25 τε om. ABCP 26 ἐγένετο R Σάρδις R quoque

τῷ πάθεϊ τῷ γεγονότι τὸν στρατηγὸν Ἀρταΰντην ἔλεγε
πολλά τε καὶ κακά, ἄλλα τε καὶ γυναικὸς κακίω φὰς αὐτὸν
εἶναι τοιαῦτα στρατηγήσαντα, καὶ ἄξιον εἶναι παντὸς κακοῦ
τὸν βασιλέος οἶκον κακώσαντα. παρὰ δὲ τοῖσι Πέρσῃσι
2 γυναικὸς κακίω ἀκοῦσαι δέννος μέγιστός ἐστι. ὁ δὲ ἐπεὶ
πολλὰ ἤκουσε, δεινὰ ποιεύμενος σπᾶται ἐπὶ τὸν Μασίστην
τὸν ἀκινάκην, ἀποκτεῖναι θέλων. καί μιν ἐπιθέοντα φρασθεὶς
Ξειναγόρης ὁ Πρηξίλεω ἀνὴρ Ἁλικαρνησσεύς, ὄπισθε ἑστεὼς
αὐτοῦ Ἀρταΰντεω, ἁρπάζει μέσον καὶ ἐξάρας παίει ἐς τὴν
γῆν· καὶ ἐν τούτῳ οἱ δορυφόροι [οἱ] Μασίστεω προέστησαν.
3 ὁ δὲ Ξειναγόρης ταῦτα ἐργάσατο χάριτα αὐτῷ τε Μασίστῃ
τιθέμενος καὶ Ξέρξῃ, ἐκσῴζων τὸν ἀδελφεὸν τὸν ἐκείνου· καὶ
διὰ τοῦτο τὸ ἔργον Ξειναγόρης Κιλικίης πάσης ἦρξε δόντος
βασιλέος. τῶν δὲ κατ' ὁδὸν πορευομένων οὐδὲν ἔτι πλέον
τούτων ἐγένετο, ἀλλ' ἀπικνέονται ἐς Σάρδις. ἐν δὲ τῇσι
Σάρδισι ἐτύγχανε ἐὼν βασιλεὺς ἐξ ἐκείνου τοῦ χρόνου, ἐπείτε
ἐξ Ἀθηνέων προσπταίσας τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο.

108 Τότε δὴ ἐν τῇσι Σάρδισι ἐὼν [ἄρα] ἤρα τῆς Μασίστεω
γυναικός, ἐούσης καὶ ταύτης ἐνθαῦτα. ὡς δέ οἱ προσπέμποντι
οὐκ ἐδύνατο κατεργασθῆναι, οὐδὲ βίην προσέφερε προμηθεόμενος
τὸν ἀδελφεὸν Μασίστην (τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν
γυναῖκα· εὖ γὰρ ἐπίστατο βίης οὐ τευξομένη), ἐνθαῦτα δὴ
Ξέρξης ἐργόμενος τῶν ἄλλων πρήσσει τὸν γάμον τοῦτον τῷ
παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ, θυγατέρα τῆς γυναικὸς ταύτης
καὶ Μασίστεω, δοκέων αὐτὴν μᾶλλον λάμψεσθαι ἢν ταῦτα
2 ποιήσῃ. ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε
ἐς Σοῦσα. ἐπεὶ δὲ ἐκεῖσέ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ

7 θέλων om. S V 8 ὁ Πρη- om. R Ἀλικαρνησεύς C R S V ὄπισθεν P R V 9 ἐξαίρας A B 10 οἱ om. R S V 13 Λυκίης Krueger πάσης ἦρξε Κιλικίης P 14 πορευομένων βαρβάρων R S V ἐπὶ Werfer 15 ἐγένετο τούτων C P ἐν] ἐπὶ R S V 16 Σάρδησιν R (it. 18) [V] 17 Ἀθηναίων B C R S V 18 δὲ R S V ἄρα del. Cobet ἔρα R S V: ἠράσθη Stein 20 προσεφέρετο A B C P 22 εὖ τε γὰρ P R S V 27 ἐκεῖσέ τε Herwerden: ἐκεῖσε P R S V: ἐκεῖ τε A B C

Δαρείῳ τὴν γυναῖκα, οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς
ἐπέπαυτο, ὁ δὲ διαμειψάμενος ἤρα τε καὶ ἐτύγχανε τῆς
Δαρείου μὲν γυναικός, Μασίστεω δὲ θυγατρός· οὔνομα δὲ
τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη. χρόνου δὲ προϊόντος ἀνά- 109
πυστα γίνεται τρόπῳ τοιῷδε· ἐξυφήνασα Ἄμηστρις ἡ Ξέρξεω
γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ
Ξέρξῃ. ὁ δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν
Ἀρταΰντην. ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι ὅ 2
τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑποργημένων· πάντα
γὰρ τεύξεσθαι αἰτήσασαν. τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ
γενέσθαι, πρὸς ταῦτα εἶπε Ξέρξῃ· Δώσεις μοι τὸ ἄν σε
αἰτήσω; ὁ δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτήσεσθαι ὑπι-
σχνέεται καὶ ὤμοσε. ἡ δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ
φᾶρος. Ξέρξης δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι, 3
κατ' ἄλλο μὲν οὐδέν, φοβεόμενος δὲ Ἄμηστριν, μὴ καὶ πρὶν
κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων· ἀλλὰ
πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν, τοῦ ἔμελλε
οὐδεὶς ἄρξειν ἀλλ' ἢ ἐκείνη· Περσικὸν δὲ κάρτα ὁ στρατὸς
δῶρον. ἀλλ' οὐ γὰρ ἔπειθε, διδοῖ τὸ φᾶρος. ἡ δὲ περιχαρὴς
ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο. καὶ ἡ Ἄμηστρις 110
πυνθάνεταί μιν ἔχουσαν· μαθοῦσα δὲ τὸ ποιεύμενον τῇ μὲν
γυναικὶ ταύτῃ οὐκ εἶχε ἔγκοτον, ἡ δὲ ἐλπίζουσα τὴν μητέρα
αὐτῆς εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήσσειν, τῇ Μασίστεω
γυναικὶ ἐβούλευε ὄλεθρον. φυλάξασα δὲ τὸν ἄνδρα τὸν 2
ἑωυτῆς Ξέρξην βασιλήιον δεῖπνον προτιθέμενον (τοῦτο δὲ
τὸ δεῖπνον παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ, ἐν ἡμέρῃ τῇ
ἐγένετο βασιλεύς· οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περσιστὶ μὲν

8 ταύτῃ] αὐτη R S V αἰτήσειν C 9 τι om. R οἱ (om. A B C) . . . ὑποργ. om. S αὐτῶν R V ὑπουργημένων A B P C[2] 11 ἐάν R S V 12 πάντα R S V: πᾶν ⟨ἂν⟩ Madvig αἰτῆσαι (αἰτήσειν Cobet) ὑπισχνέετο A B C P 13 ὤμοσε semel A B 14 ἐγένετο C P 15 φοβούμενος R S V δὲ om. C καὶ om. R S V 16 κατεικαζούσῃ Aldus: κατεικάζουσα L ἐπορεύθη C R S V 18 ὁ στρατὸς κάρτα R S V 20 ἐγάλλετο R: ἠγάλλετο P 22 αὐτῇ R S V 26 ἐν R S V Athen. 146: om. rell. 27 ἐγίνετο A ὁ βασιλεύς R V (S) Athen. τὸ δεῖπνον τοῦτο C

τυκτά, κατὰ δὲ [τὴν] Ἑλλήνων γλῶσσαν τέλειον· τότε καὶ
τὴν κεφαλὴν σμᾶται μοῦνον βασιλεὺς καὶ Πέρσας δωρέεται),
ταύτην δὴ τὴν ἡμέρην φυλάξασα ἡ Ἄμηστρις χρηίζει τοῦ
3 Ξέρξεω δοθῆναί οἱ τὴν Μασίστεω γυναῖκα. ὁ δὲ δεινόν τε
καὶ ἀνάρσιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παρα-
δοῦναι, τοῦτο δὲ ἀναιτίην ἐοῦσαν τοῦ πρήγματος τούτου·
111 συνῆκε γὰρ τοῦ εἵνεκεν ἐδέετο. τέλος μέντοι [γε] ἐκείνης
τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος, ὅτι ἀτυχῆσαι
τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προ-
κειμένου, κάρτα δὴ ἀέκων κατανεύει καὶ παραδοὺς ποιέει
ὧδε· τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται, ὁ δὲ μεταπεμψά-
2 μενος τὸν ἀδελφεὸν λέγει τάδε· Μασίστα, σὺ εἶς Δαρείου τε
παῖς καὶ ἐμὸς ἀδελφεός, πρὸς δ' ἔτι τούτοισι καὶ εἶς ἀνὴρ
ἀγαθός· γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε,
ἀλλά τοι ἀντ' αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν. ταύτῃ
συνοίκεε· τὴν δὲ νῦν ἔχεις, οὐ γὰρ δοκέει ἐμοί, μὴ ἔχε
3 γυναῖκα. ὁ δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει
τάδε· Ὦ δέσποτα, τίνα μοι λόγον λέγεις ἄχρηστον, κελεύων
με γυναῖκα, ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες,
τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα, αὐτή
τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα, ταύτην με κελεύεις
4 μετέντα θυγατέρα τὴν σὴν γῆμαι; ἐγὼ δέ, βασιλεῦ, μέγα
μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς, ποιήσω μέντοι
τούτων οὐδέτερα. σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιοῦδε
δεόμενος· ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται
ἐμεῦ οὐδὲν ἥσσων, ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν.

1 τὴν om. RSV 2 Πέρσαις Athen. 3 δὲ C χρήξει RV 7 γε om. ABCP κείνης λιπαρ. C 14 δὲ RSV 15 ἀλλά . . . συνοίκεε om. R 16 δοκέεις R μοι RSV 17 ἀποθωυμάσας P: ἀποθω + μάσας R 18 λόγον μοι A 19 με] μοι ABCP νεηνίαι τε PRSV 20 τῷ R: τῶ V καὶ om. RSV μία RV alt. τῷ om. C ἠγάγετο RV αὕτη CP 21 τυγχάνει κατὰ νόον C με om. CP: μὲν RV 22 μεθέντα ABCP τὴν om. RSV μεγάλα ABCP 24 οὐδέτερον RSV τοιούτου RV 26 τῇ ἐμῇ γυναικὶ R συνοικεῖν RV

ὁ μὲν δὴ τοιούτοισι ἀμείβεται, Ξέρξης δὲ θυμωθεὶς λέγει 5
τάδε· Οὕτω τοι, Μασίστα, πέπρηκται· οὔτε γὰρ ἄν τοι
δοίην ἔτι θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα
χρόνον συνοικήσεις, ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι. ὁ δὲ
ὡς ταῦτα ἤκουσε, εἴπας τοσόνδε ἐχώρεε ἔξω· Δέσποτα, οὐ
δή κώ με ἀπώλεσας. ἐν δὲ τούτῳ τῷ διὰ μέσου χρόνῳ, 112
ἐν τῷ Ξέρξης τῷ ἀδελφεῷ διελέγετο, ἡ Ἄμηστρις μετα-
πεμψαμένη τοὺς δορυφόρους τοῦ Ξέρξεω διαλυμαίνεται τὴν
γυναῖκα τὴν Μασίστεω· τούς τε μαζοὺς ἀποταμοῦσα κυσὶ
προέβαλε καὶ ῥῖνα καὶ ὦτα καὶ χείλεα καὶ γλῶσσαν ἐκταμοῦσα
ἐς οἶκόν μιν ἀποπέμπει διαλελυμασμένην. ὁ δὲ Μασίστης 113
οὐδέν κω ἀκηκοὼς τούτων, ἐλπόμενος δέ τί οἱ κακὸν εἶναι,
ἐσπίπτει δρόμῳ ἐς τὰ οἰκία. ἰδὼν δὲ διεφθαρμένην τὴν
γυναῖκα, αὐτίκα μετὰ ταῦτα συμβουλευσάμενος τοῖσι παισὶ
ἐπορεύετο ἐς Βάκτρα σύν τε τοῖσι ἑωυτοῦ υἱοῖσι καὶ δή κού
τισι καὶ ἄλλοισι ὡς ἀποστήσων νομὸν τὸν Βάκτριον καὶ
ποιήσων τὰ μέγιστα κακῶν βασιλέα. τά περ ἂν καὶ ἐγένετο, 2
ὡς ἐμοὶ δοκέειν, εἴ περ ἔφθη ἀναβὰς ἐς τοὺς Βακτρίους καὶ
τοὺς Σάκας· καὶ γὰρ ἔστεργόν τέ μιν καὶ ἦν ὕπαρχος τῶν
Βακτρίων. ἀλλὰ γὰρ Ξέρξης πυθόμενος ταῦτα ἐκεῖνον
πρήσσοντα πέμψας ἐπ' αὐτὸν στρατιὴν ἐν τῇ ὁδῷ κατέκτεινε
αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν στρατιὴν τὴν
ἐκείνου.

Κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μασίστεω
θάνατον τοσαῦτα ἐγένετο· οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες 114
Ἕλληνες ἐπ' Ἑλλησπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον,
ὑπὸ ἀνέμων ἀπολαμφθέντες, ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον
καὶ τὰς γεφύρας εὗρον διαλελυμένας, τὰς ἐδόκεον εὑρήσειν

1 τούτοισιν ἀμείβετο RSV 3 δώιην ABC : δώην P ἔτι om. ABCPS γῆμαι] γυναῖκα RSV ἔτι πλεῦνα RSV 5 ἤκουσε ταῦτα RSV 6 κώ Schaefer : κού L 7 ἐν ᾧ RSV 9 τὴν] τοῦ ABCP μαστοὺς RSV 11 διαλελυσμαμένην R 12 δ' ἔτι RV 15 Βάκτραν C 16 νόμον CRV 18 ἥπερ R ἔφη RV 19 τέ om. ABCP 21 κτείνει RSV 24 alt. τὸν om. R 26 ὥρμεον CPR

ἔτι ἐντεταμένας, καὶ τούτων οὐκ ἥκιστα εἵνεκεν ἐς τὸν
2 Ἑλλήσποντον ἀπίκοντο. τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην
Πελοποννησίοισι ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα, Ἀθη-
ναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας
πειρᾶσθαι τῆς Χερσονήσου. οἱ μὲν δὴ ἀπέπλεον, Ἀθηναῖοι
δὲ ἐκ τῆς Ἀβύδου διαβαλόντες ἐς τὴν Χερσόνησον Σηστὸν
115 ἐπολιόρκεον. ἐς δὲ τὴν Σηστὸν ταύτην, ὡς ἐόντος ἰσχυ-
ροτάτου τείχεος τῶν ταύτῃ, συνῆλθον, ὡς ἤκουσαν παρεῖναι
τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον, ἔκ τε τῶν ἀλλέων τῶν
περιοικίδων, καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ
Πέρσης, ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς.
εἶχον δὲ ταύτην οἱ ἐπιχώριοι Αἰολέες, συνῆσαν δὲ Πέρσαι
116 τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος. ἐτυράννευε
δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης, ἀνὴρ μὲν
Πέρσης, δεινὸς δὲ καὶ ἀτάσθαλος, ὃς καὶ βασιλέα ἐλαύνοντα
ἐπ᾽ Ἀθήνας ἐξηπάτησε, τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρή-
2 ματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος. ἐν γὰρ Ἐλαιοῦντι τῆς
Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ
αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ
ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα, τὰ
Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος. λέγων δὲ τοιάδε
3 Ξέρξην διεβάλετο· Δέσποτα, ἔστι οἶκος ἀνδρὸς Ἕλληνος
ἐνθαῦτα, ὃς ἐπὶ γῆν τὴν σὴν στρατευσάμενος δίκης κυρήσας
ἀπέθανε. τούτου μοι δὸς τὸν οἶκον, ἵνα καί τις μάθῃ ἐπὶ
γῆν τὴν σὴν μὴ στρατεύεσθαι. ταῦτα λέγων εὐπετέως
ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον, οὐδὲν ὑπο-
τοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε. ἐπὶ γῆν δὲ τὴν βασιλέος
στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε· τὴν Ἀσίην

2 Λευτυχίδεα R S V 6 διαβάντες A B C P 9 ἄλλων L 10 alt. καὶ om. R S V Οἰάβαζος R S V 11 τὰ om. S V 12 οἱ om. A B C P 14 τοῦ νομοῦ τούτου R S V 15 δὲ] τε C R S V 17 Ἐλεο- A B R S V (bis) ὑφελόμενος A B C P: αἰτήσας R S V 18 τε om. R 22 διεβάλλετο R S V: διέβαλε Stein οἶκός ἐστιν R S V 23 τὴν om. A B C P στρατευόμενος P R 24 τις καὶ R S V 26 δοῦναι ἀνδρὸς οἶκον del. Gomperz 28 Πρωτεσίλεον R V ποιέων R S V

πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασι-
λεύοντος. ἐπεὶ δὲ ἐδόθη, τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς
Σηστὸν ἐξεφόρησε καὶ τὸ τέμενος ἔσπειρε καὶ ἐνέμετο, αὐτός
τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα, ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσ-
γετο. τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρε-
σκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς
Ἕλληνας· ἀφυλάκτῳ δέ κως αὐτῷ ἐπέπεσον. ἐπεὶ δὲ 117
πολιορκεομένοισί σφι φθινόπωρον ἐπεγίνετο, [καὶ] ἤσχαλλον
οἱ Ἀθηναῖοι ἀπό τε τῆς ἑωυτῶν ἀποδημέοντες καὶ οὐ
δυνάμενοι ἐξελεῖν τὸ τεῖχος, ἐδέοντό τε τῶν στρατηγῶν
ὅκως ἀπάγοιεν σφέας ὀπίσω· οἱ δὲ οὐκ ἔφασαν πρὶν ἢ
ἐξέλωσι ἢ τὸ Ἀθηναίων κοινόν σφεας μεταπέμψηται. οὕτω
δὴ ἔστεργον τὰ παρεόντα. οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη 118
κακοῦ ἀπιγμένοι ἦσαν, οὕτως ὥστε τοὺς τόνους ἕψοντες τῶν
κλινέων ἐσιτέοντο. ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον, οὕτω δὴ
ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ ὁ Ἀρταΰκτης
καὶ ὁ Οἰόβαζος, ὄπισθε τοῦ τείχεος καταβάντες, τῇ ἦν ἐρημό-
τατον τῶν πολεμίων. ὡς δὲ ἡμέρη ἐγένετο, οἱ Χερσονησῖται 2
ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ
τὰς πύλας ἄνοιξαν. τῶν δὲ οἱ μὲν πλεῦνες ἐδίωκον, οἱ δὲ τὴν
πόλιν εἶχον. Οἰόβαζον μέν νυν ἐκφυγόντα ἐς τὴν Θρηίκην 119
Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ
θεῷ τρόπῳ τῷ σφετέρῳ, τοὺς δὲ μετ' ἐκείνου ἄλλῳ τρόπῳ
ἐφόνευσαν. οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες 2
φεύγειν, [καὶ] ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς
Ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἱ μὲν ἀπέθανον,

1 ἅπασαν RSV 2 Ἐλεο- ABRSV (it. 4) 4 ἐσμίγετο R 7 ἀφύκτως ABCP δέ] τέ RSV 8 πολιορκέουσί Schweighaeuser ἐπεγένετο PRSV καὶ om. RSV ἤσχαλον A¹CRSV 11 ἀπαγάγοιεν RSV ἔφθασαν R 13 ἐς] ἀμφὶ τὸν Ἀρταΰκτεα ἐς RSV δὴ RSV 14 ἕψοντες CR 15 δὴ om. RSV 16 οἴχονται ABCP 17 ὁ om. ABCP ὄπισθεν RV τοῦ ἦν ἐρημότατος R 19 ἐσημήναντο R 20 πλεῦνες om. Pᵗ 21 ἔσχον Krueger ἐκφεύγοντα ABCP εἰς R 24 ὕστερον CRSV 25 καὶ om. Aldus 26 Ποταμοῦ ἀλεξάμενοι S

οἱ δὲ ζῶντες ἐλάμφθησαν. καὶ συνδήσαντές σφεας οἱ
Ἕλληνες ἤγαγον ἐς Σηστόν, μετ' αὐτῶν δὲ καὶ Ἀρταΰκτην
120 δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ. καί τεῳ τῶν
φυλασσόντων λέγεται ὑπὸ Χερσονησιτέων ταρίχους ὀπτῶντι
τέρας γενέσθαι τοιόνδε· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι
2 ἐπάλλοντό τε καὶ ἤσπαιρον ὅκως περ ἰχθύες νεάλωτοι. καὶ
οἱ μὲν περιχυθέντες ἐθώμαζον, ὁ δὲ Ἀρταΰκτης ὡς εἶδε τὸ
τέρας, καλέσας τὸν ὀπτῶντα τοὺς ταρίχους ἔφη· Ξεῖνε
Ἀθηναῖε, μηδὲν φοβέο τὸ τέρας τοῦτο· οὐ γὰρ σοὶ πέφηνε,
ἀλλ' ἐμοὶ σημαίνει ὁ ἐν Ἐλαιοῦντι Πρωτεσίλεως ὅτι καὶ
τεθνεὼς καὶ τάριχος ἐὼν δύναμιν πρὸς θεῶν ἔχει τὸν ἀδι-
3 κέοντα τίνεσθαι. νῦν ὦν ἄποινά μοι τάδε ἐθέλω ἐπιθεῖναι,
ἀντὶ μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ ἱροῦ ἑκατὸν τάλαντα
καταθεῖναι τῷ θεῷ, ἀντὶ δ' ἐμεωυτοῦ καὶ τοῦ παιδὸς ἀποδώσω
4 τάλαντα διηκόσια Ἀθηναίοισι περιγενόμενος. ταῦτα ὑπι-
σχόμενος τὸν στρατηγὸν Ξάνθιππον οὐκ ἔπειθε· οἱ γὰρ
Ἐλαιούσιοι τῷ Πρωτεσίλεῳ τιμωρέοντες ἐδέοντό μιν κατα-
χρησθῆναι, καὶ αὐτοῦ τοῦ στρατηγοῦ ταύτῃ ⟨ὁ⟩ νόος ἔφερε.
ἀπαγαγόντες δὲ αὐτὸν ἐς τὴν ἀκτὴν ἐς τὴν Ξέρξης ἔζευξε
τὸν πόρον, οἱ δὲ λέγουσι ἐπὶ τὸν κολωνὸν τὸν ὑπὲρ Μαδύτου
πόλιος, σανίδι προσπασσαλεύσαντες ἀνεκρέμασαν, τὸν δὲ
121 παῖδα ἐν ὀφθαλμοῖσι τοῦ Ἀρταΰκτεω κατέλευσαν. ταῦτα
δὲ ποιήσαντες ἀπέπλεον ἐς τὴν Ἑλλάδα, τά τε ἄλλα χρήματα
ἄγοντες καὶ δὴ καὶ τὰ ὅπλα τῶν γεφυρέων ὡς ἀναθήσοντες
ἐς τὰ ἱρά. καὶ κατὰ τὸ ἔτος τοῦτο οὐδὲν ἔτι πλέον τούτων
ἐγένετο.

1 ἐλάμφησαν S V 2 ἦγον A B C P 4 ταρίχου R 5 τέρας τὲ γενέσθαι R S V 6 ἔσπαιρον S V : ἔσπερον R οἱ ἰχθύες R S V νεάλωτοι P[1] (?) R S V Eust. Od. 1728 : νεοάλωτοι rell. 7 ἐθωυμαζον P R S V 9 φοβέετο τὸ R : τὸ om. S 10 Ἐλεο- R S V (it. 17) Πρωτεσίλεος A B 11 ἐὼν om. S V 12 σινέεσθαι R S V μοι de Pauw : οἱ L ἐπιχθῆναι A B C 14 δ'] μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ ἱροῦ R 15 Ἀθηναίοισι om. S ὑπισχνόμενος S 18 ὁ add. Aldus 19 ἔζευξε] ἔφερε C 21 σανίδι Reiske : σανί (δ supra) V : σανίδα S : σανίδας rell. 25 ἔτι] ἐπὶ Werfer πλέον om. C

Τούτου δὲ τοῦ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ 122
Ἀρτεμβάρης ἐστὶ ὁ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι
ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε· Ἐπεὶ Ζεὺς 2
Πέρσῃσι ἡγεμονίην διδοῖ, ἀνδρῶν δὲ σοί, Κῦρε, κατελὼν
Ἀστυάγην, φέρε, γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην
τρηχέαν, μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω.
εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες, πολλαὶ δὲ καὶ ἑκαστέρω,
τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι. οἰκὸς δὲ
ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν· κότε γὰρ δὴ καὶ παρέξει
κάλλιον ἢ ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε
τῆς Ἀσίης; Κῦρος δὲ ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν 3
λόγον ἐκέλευε ποιέειν ταῦτα, οὕτω δὲ αὐτοῖσι παραίνεε
κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλ' ἀρξο-
μένους· φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς
ἄνδρας γίνεσθαι· οὐ γάρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε
θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια. ὥστε 4
συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες, ἑσσωθέντες τῇ
γνώμῃ πρὸς Κύρου, ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες
μᾶλλον ἢ πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν.

2 Ἀρτεβ. S V τὸν λόγον τὸν R 3 λέγον R 4 σὺ S κατελόντι conieci 6 τρηχεῖαν R S V : τρηχέην rell. ἔχωμεν A B C P 7 καὶ om. R S V ἑκατέρω C (?) S V 8 σχῶντες C : ἔχοντες R S V πλείοσι A B C θωυμαστ. P S V : θωμαυστ. R εἰκὸς A B C 9 ἄνδρας ἄρχοντας A B C : ἄνδρας ἔχοντας R S V : ἄρχοντας ἄνδρας P κότερα R S V 10 οὔτε R ἀγνῶν V 11 θωυμάσας P R V 12 παραίνεε S : παρή(ι)νεε rell. 13 ἀρξα-μένους C 15 ἄνδρας om. A B C P τι] τοι S V 16 θωυ-μαστὸν P R S V

INDEX NOMINVM

"Αβαι I 46; VIII 27, 33, 134.
"Αβαντες I 146.
"Αβαρις IV 36.
"Αβδηρα I 168; VI 46, 48; VII 109, 126; VIII 120. 'Αβδηρῖται VII 120; VIII 120.
'Αβροκόμης VII 224.
'Αβρώνιχος VIII 21.
"Αβυδος V 117; VII 33, 34, 37, 43, 44, 147, 174; VIII 117, 130; IX 114. 'Αβυδηνοί VII 44, 95. 'Αβυδηνῶν πεδία VII 45.
'Αγάθυρσοι IV 48, 78, 100, 102, 104, 119, 125.
'Αγάθυρσος ὁ 'Ηρακλέος IV 10.
'Αγαῖος VI 127.
'Αγαμεμνονίδης I 67.
'Αγαμέμνων I 67; IV 103; VII 159.
'Αγαρίστη ἡ 'Ιπποκράτεος VI 131.
'Αγαρίστη ἡ Κλεισθένεος VI 126, 130, 131.
'Αγασικλέης I 144.
"Αγβαλος VII 98.
'Αγβάτανα τὰ Μηδικά I 98, 110, 153; III 64, 92.
'Αγβάτανα τὰ ἐν Συρίῃ III 62, 64.
'Αγγίτης VII 113.
"Αγγρος IV 49.
'Αγήνωρ IV 147; VII 91.
"Αγητος VI 61, 62.
"Αγις VI 65.
"Αγλαυρος VIII 53.
'Αγλώμαχος IV 164.
'Αγορή VII 58.
'Αγριᾶνες [V 16].
'Αγριάνης IV 90.
"Αγρων I 7.
'Αγυλλαῖοι I 167.
'Αγχιμόλιος V 63.
'Αδείμαντος VII 137; VIII 5, 59, 61, 94.
'Αδικράν IV 159.
"Αδρηστος ὁ Γορδίεω I 35, 41, 42, 43, 45.
"Αδρηστος ὁ Ταλαοῦ V 67, 68.
'Αδρίης I 163; IV 33; V 9.
'Αδυρμαχίδαι IV 168.
'Αείμνηστος v. 'Αρίμνηστος.
'Αέροπος Τημένου ἀπόγονος VIII 137.
'Αέροπος ὁ Φιλίππου VIII 139.
'Αζάνης VII 66.
'Αζήν VI 127.
"Αζιρις IV 157, 169.
"Αζωτος II 157.
'Αθάμας VII 58, 197.
'Αθηναγόρης IX 90.
'Αθηνάδης VII 213.
'Αθῆναι I 60, 64, 98, 143, 147, 173; II 7; III 160; V 66 . . .; 'Αθηναῖοι I 29 . . .
'Αθηναίη I 60, 175; II 28, 59, 83, 169, 170, 175, 182; III 47, 59; IV 180, 188, 189; VIII 55, 104. 'Αλέη I 66; IX 70. 'Ασσησίη I 19, 22. 'Ιλιάς VII 43. Κραθίη V 45. Παλλάς V 77; VII 141. Παλληνίς I 62. Πολιάς V 82. πολιοῦχος I 160. Προνηίη I 92; VIII 37, 39. Σκιράς VIII 94. Τριτογενής VII 141. 'Αθήναιον V 95.
'Αθριβίτης νομός II 166.
"Αθρυς IV 49.
"Αθως VI 44, 45, 95; VII 22, 37, 122, 189.
Αἶα ἡ Κολχίς I 2; VII 193, 197.
Αἰάκης ὁ Πολυκράτεος πατήρ II 182; III 39, 139; VI 13, 14.
Αἰάκης ὁ Συλοσῶντος IV 138; VI 13, 14, 22, 25.

Αἰακίδαι V 80; VIII 64, 83, 84.
Αἰακός V 89; VI 35; VIII, 64.
Αἴας ὁ Αἰακίδης V 66; VIII 64, 121.
Αἴας ὁ Φιλαίου πατήρ VI 35.
Αἰγαί I 145.
Αἰγαῖαι I 149.
Αἰγαῖον (πέλαγος) II 113; IV 85; VII 36, 55.
Αἰγαῖος πόντος II 97.
Αἰγάλεως VIII 90.
Αἰγεῖδαι IV 149.
Αἴγειρα I 145.
Αἰγεὺς ὁ Οἰολύκου IV 149.
Αἰγεὺς ὁ Πανδίονος I 173.
Αἰγή VII 123.
Αἰγιαλέες Πελασγοί VII 94. Σικυώνιοι V 68.
Αἰγιαλεύς V 68.
Αἰγικόρης V 66.
Αἰγίλια VI 101.
Αἰγιλίη VI 107.
Αἴγινα ἡ Ἀσωποῦ θυγάτηρ V 80.
Αἴγινα νῆσος III 59, 131; V 84, 85, 87; VI 35, 50, 61, 85, 88-90, 92; VII 147; VIII 41, 60 α, γ, 64, 79, 81, 83, 84, 131, 132; IX 75, 76. Αἰγιναίη V 86. Αἰγινῆται II 178; III 59, 131; V 80-4, 86-9; VI 49, 50, 61, 64, 73, 85, 87-94; VII 144, 145, 203; VIII 1, 46, 74, 84, 86, 91-3, 122; IX 28, 31, 78-80, 85.
Αἴγιον I 145.
Αἰγιρόεσσα I 149.
Αἰγλείη v. Αἰγιλίη.
Αἰγλοί III 92.
Αἰγὸς Ποταμοί IX 119.
Αἴγυπτος I 1, 2, 5, 30, 77, 104, 105, 140, 193, 198; II 1, 4-9, 11 . . .; III 1, 3-7, 10, 11, 13-15, 19, 30, 31, 34, 39, 42, 44, 45, 47, 61-3, 65, 88, 91, 97, 107, [125,] 139, 140, 160; IV 39, 41-3, 47, 152, 159, 165-8, 180, 186, 200, 203-5; VII 2, 4, 5, 7, 8, 20, 69, 89. Αἰγυπτίη χώρη I 193. Αἰγύπτιοι I 77, 153, 182; II 2 . . .; III 1, 2, 10-16, 24, 27-30, 32, 64, 129, 132; IV 42, 44, 141, 159, 167, 168, 186; VI 6, 53-5, 60; VII 1, 4, 25, 34, 89, 97; VIII 17, 68 γ, 100; IX 32. Αἰγύπτιον πεδίον II 75, 158. πέλαγος II 113. Αἰγύπτιος νομός III 91.
Αἴγυπτος ἥρως II 43, 182.
Ἀίδης II 122.
Αἰθίοπες II 22, 29, 30, 42, 100, 104, 137, 139, 140; III 17, 20-3, 25, 26, 30, 94, 97, 101; IV 197; VII 9, 18, 69, 70; IX 32. τρωγλοδύται IV 183. Αἰθιοπίη II, 12, 28, 30, 110, 139, 146, 161; III 114; VII 90. Αἰθιοπικὸς λίθος II 86, 127, 134, 176.
Αἶμος IV 49.
Αἴνεια VII 123.
Αἰνησίδημος VII 154, 165.
Αἰνιῆνες v. Ἐνιῆνες.
Αἶνος IV 90; VII 58.
Αἴνυρα VI 47.
Αἰολέες I 6, 26, 28, 141, 149, 150, 152, 157, 171; II 1, 178; III 1, 90; IV 89, 138; V 94, 122, 123; VI 8, 28, 98; VII 9 α, 95; IX 115. Αἰολὶς (γῆ) V 123; VII 176. Αἰολίδες πόλιες I 149-51; VII 58, 194.
Αἴολος VII 197.
Αἰσανίας IV 150.
Αἰσχίνης VI 100.
Αἰσχραῖος VIII 11.
Αἰσχριωνίη φυλή III 26.
Αἰσχύλος II 156.
Αἴσωπος II 134.
Αἰτωλοί VI 127; VIII 73. Αἰτωλὶς χώρη VI 127.
Ἄκανθος VI 44; VII 115-17, 121, 124. Ἀκάνθιοι VII 22, 116, 117.
Ἀκαρνανίη II 10; VII 126.
Ἀκήρατος VIII 37.
Ἄκης III 117.
Ἀκραγαντῖνοι VII 165, 170.
Ἀκραιφίη VIII 135.
Ἀκρίσιος VI 53, 54.
Ἀκρόθῳον VII 22.
Ἀλάβανδα πόλις Καρίης VII 195.
Ἀλάβανδα πόλις Φρυγίης VIII 136.
Ἀλάζειρ IV 164.
Ἀλαζόνες v. Ἀλιζῶνες.
Ἀλαλίη I 165, 166.

'Αλαρόδιοι III 94; VII 79.
'Αλέη v. 'Αθηναίη.
'Αλέξανδρος ὁ 'Αμύντεω V 17, 19–22; VII 173, 175; VIII 34, 121, 136, 137, 139–44; IX 1, 4, 8, 44–6.
'Αλέξανδρος ὁ Πριάμου I 3; II 113, 115–18, 120.
'Αλευάδαι VII 6, 172.
'Αλεύεω παῖδες VII 130; IX 58.
'Αλήιον πεδίον VI 95.
'Αλιάκμων VII 127.
'Αλιέες VII 137.
'Αλιζῶνες IV 17, 52.
'Αλικαρνησσός I 144, 175; II 178; VII 99; VIII 104. 'Αλικαρνησσέες III 4, 7; VII 99.
'Αλιλάτ I 131; III 8.
'Αλκαῖος ὁ 'Ηρακλέος I 7.
'Αλκαῖος ποιητής V 95.
'Αλκαμένης VII 204.
'Αλκείδης VI 61.
'Αλκέτης VIII 139.
'Αλκήνωρ I 82.
'Αλκιβιάδης VIII 17.
'Αλκίμαχος VI 101.
'Αλκμέων I 59; VI 125, 127, 130.
'Αλκμεωνίδαι I 61, 64; V 62, 66, 70, 71, 90; VI 115, 121, 123, 125, 131.
'Αλκμήνη II 43, 145.
῎Αλκων VI 127.
῎Αλος VII 173, 197.
'Αλπηνοί VII 176, 229.
'Αλπηνός VII 216.
῎Αλπις IV 49.
'Αλυάττης I 6, 16, 18–22, 25, 26, 47, 73, 74, 92, 93; III 48; VIII 35.
῞Αλυς I 6, 28, 72, 75, 103, 130; V 52, 102; VII 26.
'Αλφεός VII 227.
'Αλωπεκαί V 63.
'Αμαζόνες IV 110, 112–15, 117. 'Αμαζονίδες IX 27.
'Αμαθοῦς V 105, 114. 'Αμαθούσιοι V 104, 108, 114, 115.
῎Αμασις Αἰγύπτου βασιλεύς I 30, 77; II 43, 134, 145, 154, 162, 169, 172, 174–8, 180–2; III 1, 2, 4, 10, 14, 16, 39–41, 43, 47, [125].
῎Αμασις Περσέων στρατηγός IV 167, 201, 203.
'Αμεινίης VIII 84, 93.
'Αμεινοκλέης VII 190.
῎Αμηστρις VII 61, 114; IX 109, 110, 112.
'Αμίαντος VI 127.
'Αμίλκας VII 165–7.
῎Αμμων I 46; II 18, 32, 55.
'Αμμώνιοι II 32, 42; III 17, 25, 26; IV 181, 182.
'Αμομφάρετος IX 53–7, 71, 85.
'Αμόργης V 121.
'Αμοῦν II 42.
῎Αμπελος VII 122.
῎Αμπη VI 20.
'Αμπρακιῶται VIII 45, 47; IX 28, 31.
'Αμυθέων II 49.
'Αμύντης ὁ 'Αλκέτεω V 17–20, 94; VII 173; VIII 136, 139, 140 α; IX 44.
'Αμύντης ὁ Βουβάρεω VIII 136.
'Αμύργιοι VII 64.
῎Αμυρις VI 127.
'Αμυρταῖος II 140; III 15.
'Αμφιάρεως I 46, 49, 52, 92; III 91; VIII 134.
'Αμφίκαια VIII 33.
'Αμφικράτης III 59.
'Αμφικτύονες II 180; V 62; VII 200, 213, 228.
'Αμφικτύων VII 200.
'Αμφίλοχος III 91; VII 91.
'Αμφίλυτος I 62.
'Αμφίμνηστος VI 127.
῎Αμφισσα VIII 32, 36.
'Αμφιτρύων II 43, 44, 146; V 59; VI 53.
'Αμφίων V 92 β.
'Αναγυράσιος Εὐμένης VIII 93.
'Ανακρέων III 121.
'Ανακτόριοι IX 28, 31.
'Αναξανδρίδης ὁ Θεοπόμπου VIII 131.
'Αναξανδρίδης ὁ Λέοντος I 67; III 148; V 39, 40, 42, 64; VI 50, 108; VII 148, 158, 204, 205; VIII 71; IX 10, 64.
'Ανάξανδρος VII 204.
'Αναξίλεως ὁ 'Αρχιδήμου VIII 131.
'Αναξίλεως ὁ Κρητίνεω VI 23; VII 165, 170.

Ἄναυα VII 30.
Ἀνάφης VII 62.
Ἀνάφλυστος IV 99.
Ἀνάχαρσις IV 46, 76.
Ἀνδρέης VI 126.
Ἀνδρόβουλος VII 141.
Ἀνδροδάμας VIII 85; IX 90.
Ἀνδροκράτης IX 25.
Ἀνδρομέδη VII 61, 150.
Ἄνδρος IV 33; V 31; VIII 108, 111, 112, 121. Ἄνδριοι VIII 66, 111.
Ἀνδροφάγοι IV 18, 100, 102, 106, 119, 125.
Ἀνήριστος ὁ Σπερχίεω VII 137.
Ἀνήριστος ὁ Σπερχίεω πατήρ VII 134.
Ἀνθεμοῦς V 94.
Ἀνθήλη κώμη VII 200. Ἀνθήλη πόλις VII 176.
Ἄνθυλλα II 97, 98.
Ἄννων VII 165.
Ἀνόπαια VII 216.
Ἀνταγόρης IX 76.
Ἄντανδρος V 26; VII 42.
Ἀντίδωρος VIII 11.
Ἀντικύρη VII 198, 213.
Ἀντίοχος IX 33.
Ἀντίπατρος VII 118.
Ἀντίφημος VII 153.
Ἀντιχάρης V 43.
Ἀνύσιος νομός II 166.
Ἄνυσις βασιλεύς II 137.
Ἄνυσις πόλις II 137.
Ἄνυσος VII 98.
Ἄξιος VII 123, 124.
Ἀπαρύται III 91.
Ἀπατούρια I 147.
Ἀπί IV 59.
Ἀπιδανός VII 129.
Ἆπις θεός II 153; III 27–9, 33, 64.
Ἆπις πόλις II 18.
Ἀπολλοφάνης VI 26.
Ἀπόλλων I 69, 87; II 83, 144, 155, 156, 159, 178; III 52; IV 15, 59, 155, 158; VI 57, 80, 118; VII 26; VIII 33. Ἰσμήνιος I 52, 92; V 59–61; VIII 134. Λοξίης I 91; IV 163. Πτῷος VIII 135. Τριόπιος I 144. Φοῖβος IV 155. v. Γοιτόσυρος, Ὧρος.
Ἀπολλωνίη ἡ ἐν τῷ Εὐξείνῳ πόντῳ IV 90, 93.
Ἀπολλωνίη ἡ ἐν τῷ Ἰονίῳ κόλπῳ IX 92–4. Ἀπολλωνιῆται IX 92–4.
Ἀπρίης II 161–3, 169, 172; III 1; IV 159.
Ἀράβιοι I 131, 198; II 30, 75, 141; III 4, 7, 8, 9, 88, 91, 97, 107–12; VII 69, 86, 87, 184. Ἀραβίη (χώρη) II 8, 11, 12, 15, 73, 75, 158; III 9, 107, 109, 113; IV 39. Ἀράβιον ὄρος II 8, 124. χωρίον II 19. Ἀράβιος κόλπος II 11, 102, 158, 159; IV 39, 42, 43.
Ἀράδιοι VII 98.
Ἀράξης I 201, 202, 205, 209–11, 216; III 36; IV 11, 40.
Ἄραρος IV 48.
Ἀργάδης V 66.
Ἀργαῖος VIII 139.
Ἀργανθώνιος I 163, 165.
Ἀργείη VI 52.
Ἄργη IV 35.
Ἄργιλος VII 115.
Ἀργίμπασα IV 59.
Ἀργιόπιον IX 57.
Ἀργιππαῖοι IV 23.
Ἄργος πόλις I 1, 5, 82; V 67; VI 76, 80, 82, 83; VII 145, 148, 150–2; VIII 137, 138; IX 34. Ἀργεῖοι I 31, 61, 82; III 131; V 49, 57, 61, 67, 68, 86–8, 113; VI 19, 75–8, 83, 84, 92, 127; VII 148–53; VIII 73; IX 12, 27, 34, 35. Ἀργεῖαι I 31; III 134; V 94. Ἀργολὶς (χώρη) I 82; VI 92.
Ἄργου ἱρόν VI 75, 78, 80, 82.
Ἀργώ IV 145, 179; VII 193.
Ἀρδέρικκα κώμη Ἀσσυρίης I 185.
Ἀρδέρικκα σταθμὸς Κισσίης VI 119.
Ἄρδυς I 15, 16, 18.
Ἄρειοι III 93; (Ἄριοι) VII 66.
Ἀρήιος πάγος VIII 52.
Ἄρης II 59, 63, 83; IV 59, 62; V 7; VII 75, 76, 140; VIII 77.
Ἀριαβίγνης VII 97; VIII 89.
Ἀριάζος VII 82.
Ἀριάντας IV 81.

Ἀριαπείθης IV 76, 78.
Ἀριαράμνης Πέρσης VIII 90.
Ἀριαράμνης ὁ Τεΐσπεος VII 11.
Ἀρίδωλις VII 195.
Ἀριζαντοί I 101.
Ἀριμάσπεα ἔπεα IV 14.
Ἀριμασποί III 116; IV 13, 27.
Ἀρίμνηστος Σπαρτιήτης IX 64.
Ἀρίμνηστος Πλαταιεύς IX 72.
Ἄριοι VII 62.
Ἀριόμαρδος ὁ Ἀρταβάνου VII 67.
Ἀριόμαρδος ὁ Δαρείου VII 78.
Ἀρίσβα I 151.
Ἀρισταγόρης ὁ Ἡγησιστράτου πατήρ IX 90.
Ἀρισταγόρης Κυζικηνός IV 138.
Ἀρισταγόρης Κυμαῖος IV 138; V 37.
Ἀρισταγόρης ὁ Μολπαγόρεω V 30–8, 49–51, 54, 55, 65, 97–9, 103, 105, 124, 126; VI 1, 5, 9, 13; VII 8 β.
Ἀριστέας VII 137.
Ἀριστέης IV 13–16.
Ἀριστείδης VIII 79, 81, 95; IX 28.
Ἀριστογείτων V 55; VI 109, 123.
Ἀριστόδημος ὁ Ἀριστομάχου IV 147; VI 52; VII 204; VIII 131.
Ἀριστόδημος Σπαρτιήτης VII 229–31; IX 71.
Ἀριστόδικος I 158, 159.
Ἀριστοκράτης VI 73.
Ἀριστόκυπρος V 113.
Ἀριστολαΐδης I 59.
Ἀριστόμαχος VI 52; VII 204; VIII 131.
Ἀριστονίκη VII 140.
Ἀριστόφαντος VI 66.
Ἀριστοφιλίδης III 136.
Ἀρίστων Βυζάντιος IV 138.
Ἀρίστων Σπάρτης βασιλεύς I 67; V 75; VI 51, 61–6, 68, 69; VII 3, 101, 209, 239.
Ἀριστώνυμος VI 126.
Ἀρίφρων VI 131, 136; VII 33; VIII 131.
Ἀρίων I 23, 24.
Ἀρκάδες I 66; II 171; IV 161; V 49; VI 74; VII 170, 202; VIII 72, 73; IX 27, 28, 35. Πελασγοί I 146. Ἀρκαδίη I 66, 67; VI 74, 83, 127; VII 90, 202; VIII 26.
Ἀρκεσίλεῳ Κυρήνης βασιλέες IV 163.
Ἀρκεσίλεως ὁ Βάττου IV 159, 160.
Ἀρκεσίλεως ὁ Βάττου II 181; IV 160, 161.
Ἀρκεσίλεως ὁ Βάττου IV 162–5, 167, 200.
Ἁρμαμίθρης VII 88.
Ἁρματίδης VII 227.
Ἀρμένιοι I 180, 194; III 93; V 49, 52; VII 73. Ἀρμενίη V 52. Ἀρμένιον ὄρος I 72.
Ἁρμόδιος V 55; VI 109, 123.
Ἁρμοκύδης IX 17.
Ἅρπαγος Μῆδος I 80, 108–13, 117–20, 123, 127, 129, 162, 164, 165, 168, 169, 171, 174–7.
Ἅρπαγος Πέρσης VI 28, 30.
Ἀρπόξαϊς IV 5, 6.
Ἀρσαμένης VII 68.
Ἀρσάμης ὁ Ἀριαράμνεω I 209; VII 11, 224.
Ἀρσάμης ὁ Δαρείου VII 68, 69.
Ἀρτάβαζος Πέρσης I 192.
Ἀρτάβαζος ὁ Φαρνάκεος VII 66; VIII 126–9; IX 41, 42, 58, 66, 70, 77, 89.
Ἀρτάβανος IV 83, 143; VII 10–12, 15–18, 46, 47, 50–3, 66, 75, 82; VIII 26, 54.
Ἀρταβάτης VII 65.
Ἀρταῖοι VII 61.
Ἀρταῖος ὁ Ἀζάνεος πατήρ VII 66.
Ἀρταῖος ὁ Ἀρταχαίεω πατήρ VII 22.
Ἀρτάκη IV 14; VI 33.
Ἀρτάνης ποταμός IV 49.
Ἀρτάνης ὁ Ὑστάσπεος VII 224.
Ἀρταΰκτης VII 33, 78; IX 116, 118–20, 122.
Ἀρταΰντη IX 108, 109.
Ἀρταΰντης ὁ Ἀρταχαίεω VIII 130; IX 102, 107.
Ἀρταΰντης ὁ Ἰθαμίτρεω VII 67.
Ἀρταφρένης ὁ Ἀρταφρένεος VI 94, 119; VII 8 β, 10 β, 74.
Ἀρταφρένης ὁ Ὑστάσπεος V 25, 30–3, 35, 73, 96, 100, 123; VI 1, 4, 30, 42.
Ἀρταχαίης ὁ Ἀρταίου VII 22, 117.

Ἀρταχαίης ὁ Ἀρταΰντεω πατὴρ VIII 130.
Ἀρταχαίης ὁ Ὀτάσπεος πατὴρ VII 63.
Ἀρτεμβάρης ὁ Ἀρταΰκτεω προπάτωρ IX 122.
Ἀρτεμβάρης Μῆδος I 114–16.
Ἄρτεμις I 26; II 59, 83, 137, 155, 156; III 48; V 7; VI 138; VII 176; VIII 177. βασιληίη IV 33. Ὀρθωσίη IV 87. Ἀρτεμίσιον IV 34, 35. v. Βούβαστις.
Ἀρτεμισίη VII 99; VIII 68, 69, 87, 88, 93, 101, 103, 107.
Ἀρτεμίσιον VII 175–7, 183, 192, 194, 195; VIII 2, 4–6, 8, 11, 14, 16, 21–3, 40, 42, 43, 45, 46, 66, 76, 82; IX 98.
Ἀρτησκός IV 92.
Ἀρτοβαζάνης VII 2, 3.
Ἀρτοζώστρη VI 43.
Ἀρτόντης ὁ Βαγαίου πατὴρ III 128.
Ἀρτόντης ὁ Μαρδονίου IX 84.
Ἀρτοξέρξης VI 98; VII 106, 151, 152.
Ἀρτόχμης VII 73.
Ἀρτύβιος V 108, 110–12.
Ἀρτυστώνη III 88; VII 69, 72.
Ἀρτύφιος VII 66, 67.
Ἀρυάνδης IV 165–7, 200, 203. Ἀρυανδικὸν ἀργύριον IV 166.
Ἀρύηνις I 74.
Ἄρχανδρος II 98.
Ἀρχάνδρου πόλις II 97, 98.
Ἀρχέλαοι V 68.
Ἀρχέλεως VII 204.
Ἀρχεστρατίδης IX 90.
Ἀρχίδημος ὁ Ἀναξανδρίδεω VIII 131.
Ἀρχίδημος ὁ Ζευξιδήμου VI 71.
Ἀρχιδίκη II 135.
Ἀρχίης ὁ Σαμίου III 55.
Ἀρχίης ὁ Σαμίου πατὴρ III 55.
Ἀρχίλοχος ὁ Πάριος [I 12].
Ἀσβύσται IV 170, 171.
Ἀσιὰς φυλή IV 45.
Ἀσίη I 4, 6, 15, 16, 27, 72, 79, 95, 102–4, 106–8, 130, 173, 177, 192, 209; II 16, 17, 103; III 56, 67, 88, 90, 94, 96, 98, 115, 117, 137, 138; IV 1, 4, 11, 12, 36, 37, 40–2, 44, 45, 143, 198; V 12, 15, 17, 30, 49, 50, 96, 97, 119; VI 24, 43, 45, 58, 70, 116, 118, 119; VII 1, 9γ, 11, 20, 21, 23, 25, 33, 70, 73, 75, 93, 107, 126, 130, 135, 137, 145, 146, 157, 174, 184, 185; VIII 109, 118, 119, 126, 130, 136; IX 90, 116, 122.
Ἀσίη ἡ Προμηθέος γυνή IV 45.
Ἀσίης IV 45.
Ἀσίνη VIII 73.
Ἀσκάλων I 105.
Ἀσμάχ II 30.
Ἀσπαθίνης III 70, 78; VII 97.
Ἄσσα VII 122.
Ἀσσησίη v. Ἀθηναίη.
Ἀσσησός I 19, 22.
Ἀσσύριοι I 95, 102, 103, 106, 131, 178, 188, 193, 194, 199; II 17, 141, 150; III 155; VI 54; VII 9, 63. Ἀσσυρίη I 178, 185, 192; II 17; III 92; IV 39.
Ἀστακός V 67.
Ἀστήρ V 63.
Ἀστράβακος VI 69.
Ἀστυάγης I 46, 73–5, 91, 107–12, 114–30, 162; III 62; VII 8 α.
Ἄσυχις II 136.
Ἀσωνίδης VII 181.
Ἀσώπιοι IX 15.
Ἀσωπόδωρος IX 69.
Ἀσωπὸς ποταμὸς τῆς Βοιωτίης V 80; VI 108; IX 15, 19, 31, 36, 38, 40, 43, 49, 51, 59.
Ἀσωπὸς ποταμὸς τῆς Τρηχινίης VII 199, 200, 216, 217.
Ἀτάραντες IV 184.
Ἀτάρβηχις II 41.
Ἀταρνεύς I 160; VI 28; VII 42; VIII 106. Ἀταρνεῖτις χώρη VI 29.
Ἄτλαντες IV 184, 185.
Ἀτλαντὶς θάλασσα I 202.
Ἄτλας ὄρος IV 184.
Ἄτλας ποταμός IV 49.
Ἄτοσσα III 68, 88, 133, 134; VII 2, 3, 64, 82.
Ἀτραμύττειον VII 42.

'Ατρεῖδαι VII 20.
'Ατταγῖνος IX 15, 16, 86, 88.
'Αττική I 62 . . . ; 'Αττικὸν ἔθνος I 57, 59. γένος V 91.
῎Ατυς ὁ Κροίσου I 34.
῎Ατυς ὁ Μάνεω I 7, 94; VII 74
῎Ατυς ὁ Πυθίου πατήρ VII 27.
Αὔγιλα IV 172, 182–3.
Αὐξησίη V 82, 83.
Αὔρας IV 49.
Αὐσέες IV 180, 191.
Αὐσχίσαι IV 171, 172.
Αὐτεσίων IV 147; VI 52.
Αὐτόδικος IX 85.
Αὐτόνοος VIII 39.
Αὐχάται IV 6.
'Αφέται VII 193, 196; VIII 4, 6–8, 11, 12, 14.
'Αφθίτης νομός II 166.
῎Αφιδναι IX 73.
'Αφροδισιὰς νῆσος IV 169.
'Αφροδίτη I 131, 199; II 41, 181; III 8; IV 67. ξείνη II 112. οὐρανίη I 105, (131; III 8); IV 59. v. 'Αλιλάτ, 'Αργίμπασα, Μίτρα, Μύλιττα.
῎Αφυτις VII 123.
'Αχαιμένης ὁ Δαρείου III 12; VII 7, 97, 236, 237.
'Αχαιμένης ὁ Τεΐσπεος πατήρ III 75; VII 11.
'Αχαιμενίδαι I 125, 209; III 2, 65; IV 43; V 32; VII 62, 117.
'Αχαιοί I 145, 146; II 120; V 72; VIII 47; IX 26. οἱ Φθιῶται VII 132, 185, 197. 'Αχαιίη VII 94, 173, 196–8; VIII 36. 'Αχαιϊκὸν ἔθνος VIII 73.
'Αχαιός II 98.
'Αχελῷος II 10; VII 126.
'Αχέρων V 92 η; VIII 47.
'Αχιλλήιον V 94.
'Αχιλλήιος δρόμος IV 55, 76.
'Αψίνθιοι VI 34, 36, 37; IX 119.

Βαβυλών I 153, 178–80, 183–5, 187, 189–92, 194; III 92, 151, 153–5, 159, 160; IV 1; VII 62. Βαβυλωνίη (χώρη) I 106, 192, 193; IV 198. μοίρη τῆς 'Ασσυρίης I 106. Βαβυλώνιοι I 77, 186, 190–2, 196, 199, 200; II 109; III 150–2, 155–9. Βαβυλώνιον ἄστυ I 178. ἀργύριον III 95. τάλαντον III 89. Βαβυλώνιος σταθμός III 89.
Βαγαῖος ὁ 'Αρτόντεω III 128.
Βαγαῖος ὁ Μαρδόντεω πατήρ VII 80; VIII 130.
Βάδρης Πασαργάδης IV 167, 203.
Βάδρης ὁ 'Υστάνεος VII 77.
Βάκαλες IV 171.
Βάκις VIII 20, 77, 96; IX 43.
Βάκτρα VI 9; IX 113. Βάκτριοι III 102; VII 64, 66, 86; VIII 113; IX 31, 113. Βακτριανοί III 92. Βακτρίη χώρη IV 204. Βάκτριον ἔθνος I 153. Βάκτριος νομός IX 113.
Βάκχειος v. Διόνυσος.
Βακχιάδαι V 92 β.
Βακχικά II 81.
Βάρκη πόλις III 91; IV 160, 165, 167, 171, 200, 203. Βαρκαίη IV 171. Βαρκαῖοι III 13; IV 164, 167, 186, 200–5.
Βάρκη κώμη IV 204.
Βασιληίδης VIII 132.
Βασσάκης VII 75.
Βαττιάδαι IV 202.
Βάττοι Κυρήνης βασιλέες IV 163.
Βάττος ὁ Πολυμνήστου IV 150, 153–7, 159.
Βάττος ὁ 'Αρκεσίλεω ὁ εὐδαίμων II 181; IV 159, 160.
Βάττος ὁ 'Αρκεσίλεω IV 161, 162, 163, 205.
Βελβινίτης VIII 125.
Βέρμιον ὄρος VIII 138.
Βηλίδες πύλαι III 155, 158.
Βῆλος θεός I 181; III 158.
Βῆλος ὁ 'Αλκαίου I 7; VII 61.
Βησσοί VII 111.
Βίας ὁ Μελάμποδος ἀδελφεός IX 34.
Βίας Πριηνεύς I 27, 170.
Βιθυνοὶ Θρήικες I 28; VII 75.
Βισάλται VIII 116. Βισαλτίη VII 115.
Βισάλτης VI 26.
Βισάνθη VII 137.
Βίστονες VII 110.

Βιστονὶς λίμνη VII 109.
Βίτων I 31.
Βόγης VII 107, 113.
Βοιβηὶς λίμνη VII 129.
Βοιωτοί I 92; V 57, 59, 61, 74, 77, 81, 89, 91; VI 34, 108; VII 132, 202; VIII 34, 38, 50, 66, 113; IX 2, 31, 39, 46, 47, 67, 68, 100. Βοιωτίη (χώρη) II 49; V 57; VIII 40, 44, 144; IX 6, 7 β, 17, 19, 24, 87.
Βολβίτινον στόμα Νείλου II 17.
Βορῆς VII 189.
Βορυσθένης πόλις IV 78. Βορυσθενεῖται IV 17, 18, 53, 78, 79.
Βορυσθένης ποταμός IV 5, 17, 18, 24, 47, 53, 54, 56, 71, 81, 101.
Βόσπορος Θρηίκιος IV 83, 85-9, 118; VII 10 γ, 20.
Βόσπορος Κιμμέριος IV 12, 28, 100.
Βοττιαιίς (γῆ) VII 123, 127.
Βοττιαῖοι VII 185; VIII 127.
Βουβάρης V 21; VII 22; VIII 136.
Βούβαστις (Ἄρτεμις) II 137, 156.
Βούβαστις πόλις II 59, 60, 67, 137, 154, 158, 166.
Βουβαστίτης νομός II 166.
Βουδῖνοι IV 21, 22, 102, 105, 108, 109, 119, 120, 122, 123, 136.
Βούδιοι I 101.
Βουκολικὸν στόμα Νείλου II 17.
Βοῦλις VII 134, 137.
Βοῦρα I 145.
Βοῦσαι I 101.
Βούσιρις II 59, 61.
Βουσιρίτης νομός II 165.
Βουτακίδης V 47.
Βουτώ II 59, 63, 67, 75, 83, 111, 133, 152, 155, 156; III 64.
αἱ Βραγχίδαι I 46, 92, 157, 159; II 159; V 36. οἱ Βραγχίδαι I 158.
Βραυρών IV 145; VI 138.
Βρεντέσιον IV 99.
Βριαντικὴ χώρη VII 108.
Βρίγες VII 73.
Βρόγγος IV 49.
Βρύγοι VI 45; VII 185.
Βυβασσίη I 174.
Βυζάντιον IV 87, 144; V 103; VI 5, 26, 33; IX 89. Βυζάντιοι IV 87, 144; V 26; VI 33.
Γάδειρα v. Γήδειρα.
Γαίσων IX 97.
Γαληψός VII 122.
Γαλλαϊκή VII 108.
Γανδάριοι III 91; VII 66.
Γαράμαντες IV 174, 183, 184.
Γαργαφίη κρήνη IX 25, 49, 51, 52.
Γαυάνης VIII 137.
Γεβελέϊζις IV 94.
Γελέων V 66.
Γέλη VI 23; VII 153, 154, 156. Γελῷοι VII 153, 155, 156.
Γέλων VII 145, 153-6, 158-66, 168.
Γελωνοί IV 102, 108, 109, 120, 136.
Γελωνὸς ο Ἡρακλέος IV 10.
Γελωνὸς πόλις IV 108.
Γεραιστός VIII 7; IX 105.
Γέργιθες V 122; VII 43.
Γέργις VII 82, 121.
Γερμάνιοι I 125.
Γέρρος ποταμός IV 19, 20, 47, 56.
Γέρρος χῶρος IV 53, 56. Γέρροι IV 71.
Γέται IV 93, 96, 118; V 3, 4.
Γεφυραῖοι V 55, 57, 58, 61, 62.
Γῆ IV 59. v. Ἀπί.
Γήδειρα IV 8.
Γηρυόνης IV 8.
Γίγωνος VII 123.
Γιλιγάμαι IV 169, 170.
Γίλλος III 138.
Γινδᾶνες IV 176, 177.
Γλαῦκος ὁ Ἐπικύδεος VI 86 β.
Γλαῦκος ὁ Ἱππολόχου I 147.
Γλαῦκος Χῖος I 25.
Γλαύκων IX 75.
Γλίσας IX 43.
Γνοῦρος IV 76.
Γοβρύης v. Γωβρύης.
Γοιτόσυρος IV 59.
Γόννος VII 128, 173.
Γόργος V 104, 115; VII 98; VIII 11.
Γοργώ II 91.
Γοργὼ ἡ Κλεομένεος V 48, 51; VII 239.

Γορδίης ὁ Μίδεω I 35, 45.
Γορδίης ὁ Μίδεω πατήρ I 14; VIII 138.
Γρῖννος IV 150.
Γρύνεια I 149.
Γυγαίη ἡ Ἀμύντεω V 21; VIII 136.
Γυγαίη λίμνη I 93.
Γύγης ὁ Δασκύλου I 8–15. Γυγάδας χρυσός I 14.
Γύγης ὁ Μύρσου πατήρ III 122; V 121.
Γύζαντες IV 194.
Γύνδης I 189, 190, 202; V 52.
Γωβρύης ὁ Δαρείου VII 72.
Γωβρύης ὁ Μαρδονίου πατήρ III 70, 73, 78; IV 132, 134; VI 43; VII 2, 5, 10 η, 82, 97; IX 41.

Δαδίκαι III 91; VII 66.
Δαίδαλος VII 170.
Δαμασίθυμος Καλυνδέων βασιλεύς VIII 87.
Δαμασίθυμος ὁ Κανδαύλεω VII 98.
Δάμασος VI 127.
Δαμίη V 82, 83.
Δανάη II 91; VI 53; VII 61, 150.
Δαναός II 91, 98, 171, 182; VII 94.
Δάοι I 125.
Δαρδανέες I 189.
Δάρδανος V 117; VII 43.
Δαρεῖος ὁ Ξέρξεω IX 108.
Δαρεῖος ὁ Ὑστάσπεος I 130, 183, 187, 209, 210; II 110, 158; III 12, 38, 70–3, 76–8, 82, 85–90, 95, 96, 101, 119, 126–30, 132–5, 137–41, 147, 151, 152, 154–60; IV 1, 4, 7, 39, 43, 44, 46, 83–5, 87–9, 91–3, 97, 98, 102, 105, 121, 124–6, 128, 129, 131–7, 141, 143, 166, 167, 204; V 1, 2, 11–14, 17, 18, 23–5, 27, 30, 32, 36, 37, 65, 73, 96, 98, 103, 105–8, 116, 124; VI 1–3, 9, [13], 20, 24, 25, 30, 40, 41, 43, 46, 48, 49, 70, 84, 94, 95, 98, 101, 119; VII 1–5, 7–8 β, 10 α, 11, 14, 18, 20, 27, 32, 52, 59, 64, 68, 69, 72, 73, 78, 82, 97, 105, 106, 133, 134, 186, 194, 224; VIII 89; IX 107, 108, 111.
Δαρεῖται III 92.
Δασκύλειον III 120, 126; VI 33.
Δάσκυλος I 8.
Δᾶτις VI 94, 97, 98, 118; VII 8 β, 10 β, 74, 88.
Δάτον IX 75.
Δαυλίων πόλις VIII 35.
Δαυρίσης V 116–18, 121, 122.
Δάφναι Πηλούσιαι II 30, 107.
Δάφνις IV 138.
Δεινομένης VII 145.
Δεκελέη IX 15, 73. Δεκελέες IX 73.
Δέκελος IX 73.
Δέλτα II 13, 15–19, 41, 59, 97, 179.
Δελφοί I 13, 14, 19, 20, 25, 31, 46, 47–52, 54, 55, 65–7, 85, 90, 92, 167, 174; II 134, 135, 180; III 57; IV 15, 150, 155–7, 161–3, 179; V 42, 43, 62, 63, 67, 82, 89, 92 β; VI 19, 27, 34, 35, 52, 57, 66, 70, 76, 86 γ, 125, 135, 139; VII 111, 132, 139, 140, 148, 163, 165, 169, 239; VIII 27, 35, 82, 114, 121, 122; IX 33, 42, 81, 93. οἱ Δελφοί I 14, 20; VII 141, 178; VIII 36–9.
Δερσαῖοι VII 110.
Δευκαλίων I 56.
Δηιόκης I 16, 73, 96–9, 101–3.
Δηίφονος IX 92, 95.
Δήλιον VI 118.
Δῆλος I 64; II 170; IV 33–5; VI 97–9, 118; VIII 132, 133; IX 90, 96. Δήλιοι IV 33, 34; VI 97, 98, 118.
Δημάρητος V 75; VI 50, 51, 61–7, 70–5, 84; VII 3, 101–4, 209, 234, 237, 239; VIII 65.
Δημάρμενος ὁ Πρινητάδεω πατήρ V 41.
Δημάρμενος ὁ Χίλωνος πατήρ VI 65.
Δημήτηρ I 193; II 59, 122, 123, 156, 171; IV 53, 198; VI 91, 134; VII 141, 142. Ἀμφικτυονίς VII 200. Ἀχαιίη V 61. Ἐλευσινίη IX 57, 65, (69), 97, 101. Δημήτριον IX 62, 101. Μήτηρ VIII 65. v. Ἶσις.

Δημοκήδης III 125, 129–37.
Δημόκριτος VIII 46.
Δημόνοος VII 195.
Δημόφιλος VII 222.
Δημῶναξ IV 161, 162.
Δηρουσιαῖοι I 125.
Διαδρόμης VII 222.
Διακτορίδης Σπαρτιήτης VI 71.
Διακτορίδης Κραννώνιος VI 127.
Δίδυμα VI 19.
Διηνέκης VII 226.
Διθύραμβος VII 227.
Δίκαια VII 109.
Δίκαιος VIII 65.
Δίκη VIII 77.
Δικτύνη III 59.
Δινδυμήνη μήτηρ I 80.
Διομήδης II 116.
Δῖον VII 22.
Διονύσιος VI 11, 12, 17.
Διόνυσος I 150; II 29, 42, 47–9, 52, 123, 144–6, 156; III 8, 97, 111; IV 87, 108; V 7, 67; VII 111. Βάκχειος IV 79. v. Ὀροτάλτ, Ὄσιρις.
Διονυσοφάνης IX 84.
Διόσκοροι II 43, 50; VI 127.
Διπαιέες IX 35.
Δόβηρες [V 16]; VII 113.
Δόλογκοι VI 34–6, 40.
Δόλοπες VII 132, 185.
Δορίσκος V 98; VII 25, 58, 59, 105, 106, 108, 121.
Δόρυσσος VII 204.
Δροπικοί I 125.
Δρυμός VIII 33.
Δρύοπες I 146; VIII 43, 46, 73. Δρυοπίς I 56; VIII 31.
Δρυὸς κεφαλαί IX 39.
Δυμανᾶται V 68.
Δύμη I 145.
Δύρας VII 198.
Δύσωρον V 17.
Δωδώνη I 46; II 52, 57; IX 93. Δωδωναῖοι II 55, 57; IV 33. Δωδωνίδες ἱέρειαι II 53.
Δωριέες I 6, 28, 57, 139, 144, 171; II 171, 178; V 68, 72, 76; VI 53, 55; VII 9 α, 93, 95; VIII 31, 46, 66, 73, 141. Ἐπιδαύριοι I 146; VIII 46. Λακεδαιμόνιοι III 56; VII 102. Δωρικὸν γένος I 56. ἔθνος I 56; VII 99; VIII 43, 45. Δωρὶς (χώρη) VIII 31, 32, 43.
Δωριεὺς ὁ Ἀναξανδρίδεω V 41–8; VII 158, 205.
Δωριεὺς ὁ Εὐρυάνακτος πατήρ IX 10.
Δῶρος ὁ Ἕλληνος I 56.
Δῶτος VII 72.

Ἕβρος IV 90; VII 59.
Ἐγεσταῖοι V 46, 47; VII 158.
Ἐγχελέες V 61; IX 43.
Εἰλείθυια IV 35.
Ἑκαταῖος II 143; V 36, 125, 126; VI 137.
Ἑκατὸν νῆσοι I 151.
Ἕκτωρ II 120.
Ἐλαιοῦς VI 140; VII 22, 33; IX 116, 120. Ἐλαιούσιοι IX 120.
Ἐλάτεια VIII 33.
Ἐλβώ II 140.
Ἑλένη I 3; II 112, 113, 115–20; V 94; VI 61; IX 73.
Ἐλευσίς I 30; V 74–6; VI 64, 75; VIII 65, 85; IX 19, 27, 65.
Ἐλεφαντίνη II 9, 17, 18, 28–31, 69, 175; III 19, 20.
Ἐλεώνιος V 43.
Ἑλίκη I 145.
Ἐλίσυκοι VII 165.
Ἑλλάς I 2 . . . ; γλῶσσα II 56, 137, 143, 144, 154; IV 78, 110, 155, 192; VI 98; VIII 135; IX 16. Ἕλληνες I 1 . . . ; ὁ Ἕλλην I 69. τὸ Ἑλληνικόν I 4, 58; VII 139, 145; VIII 144. γένος I 143. ἔθνος I 56, 60. ἔθνεα IX 106. οὔνομα III 115. Ἑλληνικὴ γλῶσσα IV 108. θάλασσα V 54. Ἑλληνικαὶ πανηγύριες II 58. Ἑλληνικοὶ θεοί IV 108. Ἑλλήνιοι θεοί V 49, 92 η. Ἑλλήνιον τέμενος II 178. Ἑλληνὶς θάλασσα VII 28.
Ἕλλη VII 58.
Ἕλλην ὁ Δώρου πατήρ I 56.
Ἑλλησποντίης ἄνεμος VII 188.
Ἑλλήσποντος I 57; IV 38, 76, 85,

86, 137, 138; V 11, 13, 14, 23, 33, 91, 103, 117, 122; VI 5, 26, 33, 43, 95, 140; VII 6, 8 β, 10 β, 33, 35, 36, 45, 54, 56, 58, 78, 106, 137, 147, 163; VIII 51, 87, 97, 107–11, 115, 117, 118, 120; IX 66, 98, 101, 106, 114, 115.
Ἑλλησπόντιοι III 90; IV 89, 138, 144; V 1; VII 56, 95.
Ἐλλοπίη VIII 23.
Ἔλωρος VII 154.
Ἐνάρεες [I 105]; IV 67.
Ἐνετοί I 196; V 9.
Ἐνιῆνες VII 132, 185, 198.
Ἐνιπεύς VII 129.
Ἐννεάκρουνος VI 137.
Ἐννέα ὁδοί VII 114.
Ἐξαμπαῖος IV 52, 81.
Ἐορδοί VII 185.
Ἔπαφος II 38, 153; III 27, 28.
Ἐπιάλτης VII 213–15, 218, 223, 225.
Ἐπίγονοι Ὁμήρου IV 32.
Ἐπιδάμνιοι VI 127.
Ἐπίδαυρος III 50, 52; V 83; VIII 46. Ἐπιδαύριοι I 146; V 82–4; VII 99; VIII 1, 43, 72; IX 28, 31.
Ἐπιζεφύριοι Λοκροί VI 23.
Ἐπίζηλος VI 117.
Ἐπικυδείδης VI 86 γ.
Ἐπικύδης VI 86 α.
Ἔπιον IV 148.
Ἐπίστροφος VI 127.
Ἐρασῖνος VI 76.
Ἐρέτρια I 61, 62; V 57; VI 43, 94, 98, 99, 102, 106, 107, 115, 127. Ἐρετριέες V 99, 102; VI 100–2, 119; VIII 1, 46; IX 28, 31. Ἐρετρικὴ χώρη VI 101.
Ἐρεχθεύς V 82; VII 189; VIII 44, 55.
Ἐρινεός VIII 43.
Ἐρινύες IV 149.
Ἑρμέης II 51, 138, 145; V 7.
Ἑρμέω πόλις II 67.
Ἕρμιππος VI 4.
Ἑρμιών VIII 73. Ἑρμιονέες III 59; VIII 43, 72; IX 28, 31.
Ἑρμόλυκος IX 105.
Ἕρμος I 55, 80; V 101.
Ἑρμότιμος VIII 104–6.
Ἑρμοτύβιες II 164, 165, 168; IX 32.
Ἑρμόφαντος V 99.
Ἔρξανδρος IV 97; V 37.
Ἕρπυς IX 38.
Ἐρύθεια νῆσος IV 8.
Ἐρυθραὶ πόλις Βοιωτίης IX 15, 19, 22. Ἐρυθραῖος χῶρος IX 25.
Ἐρυθραὶ πόλις Ἰωνίης I 142. Ἐρυθραῖοι I 18, 142; VI 8.
Ἐρυθρὴ βῶλος II 111.
Ἐρυθρὴ θάλασσα I 1, 180, 189, 202; II 8, 11, 102, 158, 159; III 9, 30, 93; IV 37, 39–42; VI 20; VII 80, 89.
Ἔρυξ V 43. Ἐρυκίνη χώρη V 45.
Ἐρυξώ IV 160.
Ἔρωχος VIII 33.
Ἐτέαρχος Ἀμμωνίων βασιλεύς II 32, 33.
Ἐτέαρχος Ὀαξοῦ βασιλεύς IV 154.
Ἐτεοκλέης V 61.
Εὐαγόρης VI 103.
Εὐαίνετος VII 173.
Εὐαλκίδης V 102.
Εὔβοια I 146; IV 33; V 31, 77; VI 100, 127; VII 176, 183, 189; VIII 4–6, 8, 13, 14, 20, 68 α, 69, 86. Εὐβοέες VIII 4, 5, 19, 20. οἱ ἐν Σικελίῃ VII 156. Εὐβοΐδες μνέαι III 89. Εὐβοϊκὰ ἄκρα VII 192. Εὐβοϊκὸν ἀργύριον III 95. τάλαντον III 89, 95.
Εὐέλθων IV 162; V 104.
Εὐεσπερίδες IV 171, 204. Εὐεσπερῖται IV 198.
Εὐήνιος IX 92–5.
Εὔθοινος IX 105.
Εὐκλείδης VII 155.
Εὐμένης VIII 93.
Εὔνομος VIII 131.
Εὔξεινος Πόντος I 6, 72, 76, 110; II 33, 34; III 93; IV 8, 10, 38, 46, 81, 85–7, 89, 90, 95, 99; VI 26, 33; VII 36, 55, 95, 147.
Εὐπαλῖνος III 60.
Εὔριπος V 77; VII 173, 183; VIII 7, 15, 66.
Εὐρυάναξ IX 10, 53, 55.

Εὐρυβάτης VI 92; IX 75.
Εὐρυβιάδης VIII 2, 4, 5, 42, 49, 57–64, 74, 79, 108, 124.
Εὐρυδάμη VI 71.
Εὐρύδημος VII 213.
Εὐρυκλείδης VIII 2, 42.
Εὐρυκράτης VII 204.
Εὐρυκρατίδης VII 204.
Εὐρυλέων V 46.
Εὐρύμαχος ὁ Λεοντιάδεω VII 233.
Εὐρύμαχος ὁ Λεοντιάδεω πατήρ VII 205.
Εὐρύπυλος IX 58.
Εὐρυσθένης IV 147; V 39; VI 51, 52; VII 204.
Εὐρυσθεύς IX 26, 27.
Εὔρυτος VII 229.
Εὐρυφῶν VIII 131.
Εὐρωπεύς VIII, 133, 135.
Εὐρώπη I 4, 103, 209; II 16, 26, 33, 44, 103; III 96, 115, 116; IV 36, 42, 45, 49, 89, 143, 198; V 1, 12; VI 33, 43; VII 5, 8–10, 20, 33, 50, 54, 56, 73, 126, 148, 172, 174, 185; VIII 51, 97, 108, 109; IX 14. Εὐρωπήιοι VII 73.
Εὐρώπη ἡ Ἀγήνορος I 2, 173; IV 45, 147.
Εὐτυχίδης IX 73.
Εὐφημίδης IV 150.
Εὔφορβος VI 101.
Εὐφορίων Ἀζήν VI 127.
Εὐφορίων Ἀθηναῖος II 156; VI 114.
Εὐφρήτης I 180, 185, 186, 191, 193; V 52.
Ἔφεσος I 92, 142; II 10, 148; V 54, 100, 102; VI 84; VIII 103, 105, 107. Ἐφεσίη II 106; V 100; VI 16. Ἐφέσιοι I 26, 147; V 100; VI 16.
Ἐχείδωρος VII 124, 127.
Ἐχεκράτης V 92 β.
Ἔχεμος IX 26.
Ἐχέστρατος VII 204.
Ἐχινάδες νῆσοι II 10.

Ζάβατος V 52.
Ζάγκλη VI 23, 25; VII 164. Ζαγκλαῖοι VI 22, 23; VII 154.
Ζάκυνθος IV 195; VI 70; IX 37. Ζακύνθιοι III 59; VI 70.
Ζαύηκες IV 193.
Ζευξίδημος VI 71.
Ζεύς I 65, 89, 131, 174, 183, 207; II 13, 29, 42, 44, 55, 56, 74, 83, 116, 136, 143, 146, 178; III 25, 124, 125; IV 5, 59, 127, 180; V 49, 105; VI 67; VII 8 γ, 40, 56, 61, 141, 220; VIII 115; IX 122. ἀγοραῖος V 46. Ἐλευθέριος III 142. Ἑλλήνιος IX 7 α. ἐπίστιος I 44. ἑρκεῖος VI 68. ἑταιρήιος I 44. Θηβαιεύς I 182; II 42, 54, 56; IV 181. καθάρσιος I 44. Κάριος I 171; V 66. Κρονίδης VIII 77. Λακεδαίμων VI 56. Λαφύστιος VII 197. Λυκαῖος IV 203. Ὀλύμπιος II 7; VII 141; VIII 116; IX 81. οὐράνιος VI 56. στράτιος V 119. v. Ἄμμων, Ἀμοῦν, Βῆλος, Παπαῖος.
Ζώνη VII 59.
Ζώπυρος ὁ Μεγαβύζου III 153, 156–8, 160; IV 43; VII 82.
Ζώπυρος ὁ Μεγαβύζου (ἄλλος) III 160.
Ζωστήρ VIII 107.

[Ἥβη IX 98.]
Ἡγήσανδρος V 125; VI 137.
Ἡγησικλέης I 65.
Ἡγησίλεως ὁ Δορύσσου VII 204.
Ἡγησίλεως ὁ Ἱπποκρατίδεω VIII 131.
Ἡγησιπύλη VI 39.
Ἡγησίστρατος ὁ Ἀρισταγόρεω IX 90–2.
Ἡγησίστρατος Ἠλεῖος IX 37, 38, 41.
Ἡγησίστρατος ὁ Πεισιστράτου V 94.
Ἡγητορίδης IX 76.
Ἡγίης IX 33.
Ἧγις VII 204.
Ἠδωνοί V 11, 124; VII 110, 114; IX 75.
Ἠέροπος IX 26.
Ἠετίων I 14; V 92 β–ε. Ἠετίδης V 92 ε.
Ἠιών VII 25, 107, 113; VIII 118, 120.

Ἥλιος Αἰγυπτίων θεός II 59, 73, 111.
Ἡλίου πόλις II 3, 7–9, 59, 63.
Ἡλιοπολῖται II 3, 73.
Ἦλις VI 70; VIII 73. Ἠλείη χώρη IV 30. Ἠλεῖοι II 160; III 132; IV 30, 148; VI 127; VIII 72; IX 77.
Ἠπιδανός VII 196.
Ἡραιον πόλις IV 90.
Ἡράκλεαι στηλαί I 202; II 33; IV 8, 42, 43, 152, 181, 185, 196; VIII 132.
Ἡρακλέης I 7; II 42–5, 83, 113, 145, 146; IV 8–10, 59, 82; V 43, 204, 220; VI 53, 108; VII 176, 193, 198, 204; VIII 43, 131. Θάσιος II 44. Ὀλύμπιος II 44. Ἡράκλειον II 44; V 63; VI 116.
Ἡρακλεῖδαι I 7, 13, 14, 91; V 43; VII 208; VIII 114; IX 26, 27, 33.
Ἡρακλείδης ὁ Ἀρισταγόρεω πατήρ V 37.
Ἡρακλείδης ὁ Ἀριστοδίκου πατήρ I 158.
Ἡρακλείδης Ἰβανώλλιος V 121.
Ἡρακλείη V 43.
Ἥρη I 31; II 50, 178, 182; IV 88; IX 98. Ἥραιον I 70; III 123; IV 88, 152; V 92 η; VI 81, 82; IX 52, 53, 61, 69, 96.
Ἠριδανός III 115.
Ἡρόδοτος Ἁλικαρνησσεύς I 1.
Ἡρόδοτος ὁ Βασιληΐδεω VIII 132.
Ἡρόφαντος IV 138.
Ἡσίοδος II 53; IV 32.
Ἡφαιστιέες VI 140.
Ἡφαιστόπολις II 134.
Ἥφαιστος II 2, 3, 99, 101, 108, 110, 136, 141, 142, 147, 151, 153; III 37; VIII 98. Ἡφαίστειον II 112, 121, 176.

Θαγιμασάδας IV 59.
Θαλῆς I 74, 75, 170.
Θαμαναῖοι III 93, 117.
Θαμάσιος VII 194.
Θαννύρας III 15.
Θάσος νῆσος II 44; VI 28, 44, 46, 47. Θάσιοι VI 44, 46, 48; VII 108, 118.
Θάσος Φοῖνιξ VI 47.
Θεασίδης VI 85.
Θέμις II 50.
Θεμισκύρη IV 86.
Θεμιστοκλέης VII 143, 144, 173; VIII 4, 5, 19, 22, 23, 57–9, 61, 63, 75, 79, 83, 92, 108–12, 123–5; IX 98.
Θεμίσων IV 154.
Θεόδωρος I 51; III 41.
Θεοκύδης VIII 65.
Θεομήστωρ VIII 85; IX 90.
Θεόπομπος VIII 131.
Θεοφάνια Δελφῶν I 51.
Θεράμβως VII 123.
Θεράπνη VI 61.
Θέρμη VII 121, 123, 124, 127, 128, 130, 179, 183. Θερμαῖος κόλπος VII 121–3; VIII 127.
Θερμοπύλαι VII 175–7, 184, 186, 200, 201, 205–7, 213, 219, 233, 234; VIII 15, 21, 24, 27, 66, 71; IX 71, 78, 79.
Θερμώδων ποταμὸς Βοιωτίης IX 43.
Θερμώδων ποταμὸς Καππαδοκίης II 104; IV 86, 110; IX 27.
Θέρσανδρος ὁ Πολυνείκεος IV 147; VI 52.
Θέρσανδρος Ὀρχομένιος IX 16.
Θεσμοφόρια II 171. τῶν Ἐφεσίων VI 16.
Θέσπεια VIII 50. Θεσπιέες V 79; VII 132, 202, 221, 222, 226, 227; VIII 25, 50, 66, 75; IX 30.
Θεσπρωτοί II 56; V 92 η; VII 176; VIII 47.
Θεσσαλοί V 63, 64, 94; VII 129, 130, 132, 172–4, 176, 191, 215; VIII 27–32; IX 17, 18, 31, 46, 89. Θεσσαλίη III 96; V 63, 64; VI 72, 74, 127; VII 6, 108, 128–30, 172–5, 182, 196, 198, 208, 213, 232, 233; VIII 113–5, 126, 129, 131, 133, 135; IX 1, 31, 77, 89. Θεσσαλιῶτις I 57. Θεσσαλικὰ ὄρεα VII 128.
Θεσσαλός V 46.
Θέστη κρήνη IV 159.
Θέτις VII 191.
Θῆβαι αἱ Αἰγύπτιαι I 182; II 3, 9, 15, 54–7, 69, 74, 143; III 10,

25, 26; IV 181. Θηβαῖοι II 42; III 10. Θηβαῖος νομός II 42, 166. Θηβαϊκὸς νομός II 4, 91. Θηβαΐς II 28.

Θῆβαι αἱ Βοιώτιαι I 52, 92; V 59, 67; VIII 134; IX 13, 15, 17, 27, 67, 86, 87. Θηβαῖοι I 61; V 67, 79, 81; VI 87, 108, 118; VII 132, 202, 205, 222, 233; VIII 50, 134, 135; IX 2, 15, 16, 31, 40, 41, 58, 66, 67, 69, 86–8. Θηβαΐς μοίρη IX 65.

Θήβη V 80.

Θήβης πεδίον VII 42.

Θήρας IV 147, 148, 150.

Θήρη IV 147–51, 153–6, 164.

Θηραῖοι IV 150–6, 161; V 42.

Θήρων VII 165, 166.

Θησεύς IX 73.

Θμουΐτης νομός II 166.

Θόας VI 138.

Θορικὸς δῆμος Ἀττικῆς IV 99.

Θόρναξ I 69.

Θρασύβουλος I 20–3; V 92 ζ, η.

Θρασυδήιος IX 58.

Θρασυκλέης IX 90.

Θρασύλεως VI 114.

Θρήικες I 28, 168; II 103, 167; III 90; IV 49, 74, 80, 93–5, 104, 118; V 3–6, 8, 10, 126; VI 39, 41, 45; VII 20, 75, 110, 115, 137, 185; VIII 116; IX 32, 89, 119. Βιθυνοί I 28. Θυνοί I 28. Νιψαῖοι IV 93. Σκυρμιάδαι IV 93. Θρηίκη I 168; II 134; IV 49, 80, 89, 99, 143; V 2, 14, 23, 24, 126; VI 33, 95; VII 25, 59, 105, 106, 185; VIII 117; IX 89, 119. Θρηίκιον πέλαγος VII 176.

Θριάσιον πεδίον VIII 65; IX 7.

Θυίη ἡ Κηφισοῦ VII 178.

Θυίη χῶρος Δελφῶν VII 178.

Θυνοὶ Θρήικες I 28.

Θυρέαι I 82. Θυρέη I 82; VI 76.

Θυσσαγέται IV 22, 123.

Θύσσος VII 22.

Θῶν II 116.

Θῶνις II 113–5.

Θώρηξ IX 1, 58.

Ἰάδμων II 134.

Ἰαμίδαι V 44; IX 33.

Ἰάρδανος I 7.

Ἰβάνωλλις V 37, 121.

Ἴβηρες VII 165. Ἰβηρίη I 163.

Ἰδάνθυρσος IV 76, 120, 126, 127.

Ἴδη ὄρος I 151; VII 42.

Ἰδριὰς χώρη V 118.

Ἱέρων VII 156.

Ἱερώνυμος IX 33.

Ἰήλυσος I 144.

Ἰήνυσος III 5.

Ἰήπυγες IV 99; VII 170. Ἰηπυγίη III 138; IV 99; VII 170.

Ἰήσων IV 179; VII 193.

Ἰητραγόρης V 37.

Ἰθαμίτρης ὁ Ἀρταΰντεω πατήρ VII 67.

Ἰθαμίτρης VIII 130; IX 102.

Ἰθώμη IX 35.

Ἰκάριον πέλαγος VI 96.

Ἴκαρος VI 95.

Ἰλιὰς Ὁμήρου II 116, 117.

Ἴλιον I 5; II 10, 117, 118, 120; VII 20, 161. Ἰλιὰς χώρη V 94, 122; VII 42.

Ἰλισσὸς ποταμός VII 189.

Ἰλλυριοί I 196; IV 49; VIII 137; IX 43.

Ἴμβρος V 26; VI 41, 104.

Ἱμέρη VI 24; VII 165.

Ἰνάρως III 12, 15; VII 7.

Ἴναχος I 1.

Ἰνδοί III 38, 94, 97–102, 104–6; IV 44; V 3; VII 9, 65, 70, 86; VIII 113; IX 31. Καλλαντίαι III 97. Καλλατίαι III 38. Ἰνδικὴ (χώρη) III 98, 106; IV 40.

Ἰνδός IV 44.

Ἰνταφρένης III 70, 78, 118, 119.

Ἴνυξ VI 23, 24.

Ἰνώ VII 197.

Ἰόνιος κόλπος VI 127; IX 92. πόντος VII 20.

Ἴπνοι VII 188.

Ἵππαρχος V 55–7, 62; VI 123; VII 6.

Ἱππίης I 61; V 55, 62, 91–4, 96; VI 102, 107–9, 121.

Ἱπποκλείδης VI 127–9.
Ἵπποκλος Λαμψακηνός IV 138.
Ἱπποκόων V 60.
Ἱπποκράτης ὁ Μεγακλέος VI 131.
Ἱπποκράτης ὁ Παντάρεος VI 23; VII 154, 155.
Ἱπποκράτης ὁ Πεισιστράτου πατήρ I 59; V 65; VI 103.
Ἱπποκράτης ὁ Σμινδυρίδεω VI 127.
Ἱπποκρατίδης VIII 131.
Ἱππόλεω ἄκρη IV 53.
Ἱππόλοχος I 147.
Ἱππόμαχος IX 38.
Ἱππόνικος ὁ Καλλίεω VI 121.
Ἱππόνικος ὁ Καλλίεω πατήρ VII 151.
Ἴρασα IV 158, 159.
Ἱραὶ ὁδοί IV 52. Ἱρὴ ὁδός VI 34.
Ἷς πόλις I 179.
Ἷς ποταμός I 179.
Ἰσαγόρης V 66, 70, 72, 74.
Ἰσθμός VII 139, 172, 173, 175, 177, 207; VIII 40, 49, 56, 57, 60 α, 63, 71, 72, 74, 79, 121, 123; IX 7–10, 12, 13, 15, 19, 26, 27, 81.
Ἶσις II 41, 42, 59, 61, 156, 176; IV 186.
Ἰσμαρὶς λίμνη VII 109.
Ἰσμήνιος v. Ἀπόλλων.
Ἰσσηδόνες I 201; IV 13, 16, 25–7, 32.
Ἱστιαίη VIII 23–5, 66. Ἱστιαιέες VIII 23. Ἱστιαιῶτις γῆ VII 175; VIII 23.
Ἱστιαῖος ὁ Λυσαγόρεω IV 137–9, 141; V 11, 23–5, 30, 35, 36, 106–8, 124; VI 1–6, 26–30, 46; VII 10 γ.
Ἱστιαῖος ὁ Τύμνεω V 37; VII 98.
Ἱστιαῖος ὁ Φυλάκου πατήρ VIII 85.
Ἱστιαιῶτις χώρη I 56.
Ἱστίη II 50; IV 59, 127 v. Ταβιτί.
Ἰστρίη II 33. Ἰστριηνὴ γυνή IV 78.
Ἴστρος I 202; II 26, 33, 34; IV 47–51, 53, 80, 89, 93, 97, 99–101, 118, 122, 128, 133–6, 139, 141; V 9, 10; VII 10 γ.
Ἰσχένοος VII 181; VIII 92.
Ἰταλίη I 24, 145; III 136, 138; IV 15; V 43; VI 127; VIII 62. Ἰταλιῶται IV 15.
Ἴτανος IV 151.
Ἰύρκαι IV 22.
Ἰφιγένεια IV 103.
Ἴφικλος IX 116.
Ἰχθυοφάγοι III 19–23, 25, 30.
Ἴχναι VII 123.
Ἰώ I 1, 2, 5; II 41.
Ἰωλκός V 94.
Ἴων ὁ Ξούθου V 66; VII 94; VIII 44.
Ἴωνες I 6, 18, 26–8, 74, 76, 139, 141–3, 145–53, 157, 169–71; II 1, 15–17, 69, 152, 154, 163, 178; III 1, 90; IV 35, 89, 97, 98, 128, 133, 134, 136, 137, 140, 142; V 28, 31, 49, 50, 58, 69, 97, 100–6, 108–10, 112, 115–17, 122; VI 1–3, 7–15, 17, 18, 22, 26, 28, 32, 41–3, 98; VII 9 α, 10 γ, 94, 95, 191; VIII 10, 22, 44, 46, 48, 73, 85, 90, 97, 132; IX 26, 90, 98, 99, 103, 106. Ἰωνίη I 6, 92, 142, 146, 152, 162, 163, 167, 169–71, 174; II 106; III 39, 122; IV 137, 138; V 28, 30, 31, 37, 98, 106, 109, 115, 123; VI 1, 3, 7, 13, 17, 22, 28, 33, 43, 86 α, 95; VII 51; VIII 109, 130, 132; IX 90, 96, 104, 106. Ἰωνικὸν γένος I 56, 143. Ἰωνικὸν ἔθνος I 143; VII 95; VIII 46. φῦλον VIII 19. Ἰωνικὸς νομός III 127.

Καβάλιοι III 90.
Κάβειροι II 51; III 37.
Καβηλέες οἱ Μηίονες VII 77.
Καδμεῖοι I 56, 146; IV 147; V 57, 61; IX 27. Καδμείη νίκη I 166; Καδμήια γράμματα V 59.
Κάδμος ὁ Ἀγήνορος II 49, 145; IV 147; V 57–9.
Κάδμος ὁ Σκύθεω VII 163, 164.
Κάδυτις II 159; III 5.
Κάικος VII 42. Καΐκου πεδίον VI 28.
Καινείδης Ἠετίων V 92 β.
Κάλαμοι IX 96.
Καλασίριες II 164, 166, 168; IX 32.

Καλὴ ἀκτή VI 22, 23.
Καλλαντίαι Ἰνδοί III 97.
Καλλάτηβος VII 31.
Καλλατίαι Ἰνδοί III 38.
Καλλιάδης VIII 51.
Καλλίης Ἠλεῖος V 44, 45.
Καλλίης ὁ Ἱππονίκου VII 151.
Καλλίης ὁ Φαινίππου VI 121, [122].
Καλλικράτης IX 72, 85.
Καλλίμαχος VI 109–11, 114.
Καλλιπολῖται VII 154.
Καλλιππίδαι IV 17.
Καλλίστη IV 147.
Καλλιφῶν III 125.
Καλύδνιοι VII 99.
Καλυνδέες VIII 87. Καλυνδικοὶ οὖροι I 172.
Κάλχας VII 91.
Καλχηδόνιοι IV 144; V 26; VI 33. Καλχηδονίη IV 85.
Καμάρινα VII 154, 156. Καμαριναῖοι VII 156.
Καμβύσης ὁ Κύρου I 208; II 1, 181; III 1–4, 7, 9, 10, 13–17, 19–21, 25, 27, 29–34, 36, 38, 39, 44, 61–9, 73–5, 80, 88, 89, 97, 120, 122, 126, 139, 140; IV 165, 166; V 25; VII 1, 8 α, 18, 51.
Καμβύσης ὁ Τεΐσπεος I 46, 73, 107, 108, 111, 122, 124, 207; III 69; VII 11.
Καμικός VII 169, 170.
Κάμιρος I 144.
Κάμψα VII 123.
Καναστραῖον ἄκρη VII 123.
Κανδαύλης ὁ Δαμασιθύμου πατήρ VII 98.
Κανδαύλης Λυδῶν βασιλεύς I 7, 8, 10–13.
Κάνης ὄρος VII 42.
Κάνωβος II 15, 97. Κανωβικὸν στόμα Νείλου II 17, 113, 179.
Καππαδόκαι I 72; V 49; VII 72. Καππαδοκίη I 71, 73, 76; V 52; VII 26.
Κάρ I 171.
Καρδαμύλη VIII 73.
Καρδίη VI 33, 36, 41; VII 58; IX 115.
Κᾶρες I 28, 171, 172, 174; II 61, 152, 154, 163; III 11, 90; V 111, 117–21; VI 20; VII 93, 98; VIII 22. Καρίη I 142, 175; V 103, 117, 122; VI 25; VII 31, 195. γλῶσσα VIII 135. Καρικὴ στρατίη VII 97. Καρικοὶ νόμοι I 173. Καρικὸν ἔθνος I 171, 172. φῦλον VIII 19. Κάειραι γυναῖκες I 92, 146. Κάειρα ἐσθής V 88.
Καρήνη VII 42.
Κάρηνος VII 173.
Καρκινῖτις πόλις IV 55, 99.
Κάρνεια VII 206; VIII 72.
Κάρπαθος III 45.
Κάρπις IV 49.
Κάρυστος IV 33; VI 99; VIII 121. Καρύστιοι IV 33; VI 99; VIII 66, 112; IX 105. Καρυστίη χώρη IX 105.
Καρχηδών III 19; VII 167. Καρχηδόνιοι I 166, 167; III 17, 19; IV 43, 195, 196; V 42; VI 17; VII 158, 165–7.
Κάσαμβος VI 73.
Κασθαναίη VII 183, 188.
Κάσιον ὄρος II 61, 158; III 5.
Κασμένη VII 155.
Κασπάτυρος III 102; IV 44.
Κασπίη θάλασσα I 202–4; IV 40.
Κάσπιοι III 92, 93; VII 67, 86.
Κασσανδάνη II 1; III 2, 3.
Κασσιτερίδες III 115.
Κασταλίη VIII 39.
Κατάδουπα II 17.
Καταρρήκτης VII 26.
Κατίαροι IV 6.
Καύκασα V 33.
Καύκασος I 203, 204; IV 12. Καυκάσιον ὄρος I 104. Καύκασις ὄρος III 97.
Καύκωνες I 147; IV 148.
Καῦνος I 176; V 103. Καύνιοι I 171, 172, 176. Καυνικὸν ἔθνος I 172.
Καΰστριος V 100.
Καϋστρόβιος IV 13.
Καφηρεύς VIII 7.
Κέκροψ VII 141; VIII 44, 53. Κεκροπίδαι (Ἀθηναῖοι) VIII 44.
Κελαιναί VII 26.
Κελέης V 46.

Κελτοί II 33; IV 49.
Κέος VIII 76.
Κεραμεικὸς κόλπος I 174.
Κερκάσωρος II 15, 17, 97.
Κέρκυρα III 48, 52, 53; VII 145. Κερκυραῖοι III 48, 49, 53; VII 154, 168.
Κερκώπων ἕδραι VII 216.
Κεφαλληνίη IX 28.
Κήιοι IV 35; V 102; VIII 1, 46.
Κῆρες VII 228.
Κηφεύς VII 61, 150.
Κηφῆνες VII 61.
Κηφισός VII 178; VIII 33.
Κιθαιρών VII 141; IX 19, 25, 38, 51, 56, 69. Κιθαιρωνίδες ἐκβολαί IX 39.
Κίκονες VII 59, 108, 110.
Κίλικες I 28, 72, 74; II 17; III 90, 91; V 49, 118; VI 6; VII 77, 90, 91, 98; VIII 68 γ, 100. Κιλικίη II 17, 34; III 90; V 52, 108; VI 43, 95; IX 107. Κίλισσαι νέες VIII 14. Κιλίκιοι οὖροι V 52.
Κίλιξ ὁ Ἀγήνορος VII 91.
Κίλλα I 149.
Κιμμέριοι I 6, 15, 16, 103; IV 1, 11–13; VII 20. Κιμμερίη (γῆ, χώρη) IV 11, 12. Κιμμέρια πορθμήια IV 12, 45. Κιμμέρια τείχεα IV 12.
Κίμων ὁ Μιλτιάδεω VI 136; VII 107.
Κίμων ὁ Στησαγόρεω VI 34, 38–40, 103, 137, 140.
Κινδυεὺς Πιξώδαρος V 118.
Κινέης V 63.
Κῖνυψ γῆ IV 198.
Κῖνυψ ποταμός IV 175; V 42.
Κίος ἡ Μυσίη V 122.
[Κίος ποταμός IV 49].
Κίσσιοι III 91; VII 62, 86, 210. Κισσίη (γῆ, χώρη) V 49, 52; VI 119. Κίσσιαι πύλαι III 155, 158.
Κλαζομεναί I 16, 142; II 178; V 123. Κλαζομένιοι I 51.
Κλεάδης IX 85.
Κλέανδρος ὁ Αὐτοδίκου VI 83.
Κλέανδρος ὁ Πανταρέος VII 154, 155.
Κλεινίης VIII 17.
Κλεισθένης ὁ Ἀριστωνύμου V 67–69; VI 126, 128–31.
Κλεισθένης ὁ Μεγακλέος V 66, 69, 70, 72, 73; VI 131.
Κλέοβις I 31.
Κλεόδαιος VI 52; VII 204; VIII 131.
Κλεόμβροτος IV 81; V 32, 41; VII 205; VIII 71; IX 10, 64, 78.
Κλεομένης III 148; V 39, 41, 42, 48–51, 54, 64, 70, 72–6, 90, 97; VI 50, 51, 61, 64–6, 73–6, 78–81, 84, 85, 92, 108; VII 148, 205, 239.
Κλεωναί VII 22.
Κληίδες V 108.
Κλυτιάδης [IX 33].
Κνίδος I 144; II 178; III 138. Κνίδιοι I 174; III 138; IV 164. Κνιδίη I 174.
Κνοῖθος VI 88.
Κνώσσιος Μίνως III 122.
Κόβων VI 66.
Κόδρος I 147; V 65, 76; IX 97.
Κοῖλα τῆς Εὐβοίης VIII 13, 14.
Κοῖλα τῆς Χίης χώρης VI 26.
Κοίλη τῆς Ἀττικῆς VI 103.
Κοίνυρα VI 47.
Κολάξαϊς IV 5, 7.
Κολοσσαί VII 30.
Κολοφῶν I 14, 16, 142. Κολοφώνιοι I 147, 150.
Κολχίς I 104. Κόλχοι I 2, 104; II 104, 105; III 97; IV 37, 40; VII 79. Κολχικὸν λίνον II 105.
Κόμψατος VII 109.
Κοντάδεσδος IV 90.
Κόρη VIII 65.
Κορησός V 100.
Κόρινθος I 23, 24; III 50, 52, 53; V 92 β–ζ, 93; VI 128; VII 202; VIII 45; IX 88. Κορίνθιοι I 14, 23, 24, 50, 51; II 167; III 48, 49; IV 162; V 75, 92, 93; VI 89, 108; VII 154, 195; VIII 1, 21, 43, 61, 72, 79, 94; IX 28, 31, 69, 95, 102, 105. Κορίνθιαι θεράπαιναι III 134. Κορινθίη ἐσθής V 87. κυνέη IV 180.

Κόρος VIII 77.
Κορυδαλλός VII 214.
Κόρυς III 9.
Κορώβιος IV 151–3.
Κορωναῖοι V 79.
Κότυς IV 45.
Κούριον V 113. Κουριέες V 113.
Κουφαγόρης VI 117.
Κραθίη v. Ἀθηναίη.
Κρᾶθις ἐν Αἰγῆσι I 145. ἐν Συβάρι I 145; V 45.
Κραναοί VIII 44.
Κρανάσπης III 126.
Κραννώνιος Διακτορίδης VI 127.
Κρημνοί IV 20, 110.
Κρηστών I 57. Κρηστωνιῆται I 57.
Κρηστωναῖοι V 3, 5; VII 124, 127. Κρηστωνική VII 124; VIII 116.
Κρήτη I 65, 172, 173; III 44, 59; IV 45, 151, 154; VII 92, 145, 170, 171. Κρῆτες I 2, 171; III 59; IV 151, 161; VII 169–71.
Κρητίνης ὁ Ἀμεινοκλέος πατήρ VII 190.
Κρητίνης ὁ Ἀναξίλεω πατήρ VII 165.
Κρίνιππος VII 165.
Κριός VI 50, 73; VIII 92.
Κρισαῖον πεδίον VIII 32.
Κρίταλλα VII 26.
Κριτόβουλος Κυρηναῖος II 181.
Κριτόβουλος Τορωναῖος VIII 127.
Κρόβυζοι IV 49.
Κροῖσος I 6, 7, 26–56, 59, 65, 67, 69–71, 73, 75–81, 83–93, 95, 130, 141, 153–6, 207, 208, 211; III 14, 34, 36, 47; V 36; VI 37, 38, 125, 127; VII 30; VIII 35, 122.
Κροκοδείλων πόλις II 148.
Κρονίδης VIII 77.
Κροσσαίη χώρη VII 123.
Κρότων III 131, 136–8; V 44, 47. Κροτωνιῆται III 131, 137; V 44, 45; VI 21; VIII 47. Κροτωνιῆτις γῆ V 45.
Κρῶφι II 28.
Κυάνεαι (νῆσοι) IV 85, 89.
Κυαξάρης I 16, 46, 73, 74, 103, 106, 107.
Κυβερνίσκος VII 98.
Κυβήβη V 102.
Κυδίππη VII 165.
Κύδραρα VII 30.
Κυδωνίη III 44, 59.
Κύζικος IV 14, 76; VI 33. Κυζικηνοί IV 14, 76; VI 33.
Κύθηρα I 105; VII 235. Κυθηρίη νῆσος I 82.
Κύθνος VII 90; VIII 67. Κύθνιοι VIII 46.
Κυκλάδες V [30], 31.
Κυλλύριοι VII 155.
Κύλων V 71.
Κύμη I 149, 157; V 123; VII 194; VIII 130. Κυμαῖοι I 157–60; V 38.
Κυνέγειρος VI 114.
Κυνέης VI 101.
Κυνήσιοι I 33.
Κύνητες IV 49.
Κυνίσκος VI 71.
Κυνόσαργες V 63; VI 116.
Κυνόσουρα VIII 76, 77.
Κυνούριοι VIII 73.
Κυνώ I 110, 122.
τὰ Κύπρια ἔπεα II 117.
Κύπρος I 72, 105, 199; II 79, 182; III 91; IV 162, 164; V 31, 49, 108, 109, 113, 115. Κύπριοι I 105; III 19; V 9, 104, 109, 110, 113, 115, 116; VI 6; VII 90, 98; VIII 68 γ, 100.
Κύραυις IV 195.
Κυρήνη II 181, 182; III 91; IV 156, 159, 161–5, 170, 171, 203; V 47. Κυρηναῖοι II 32, 33, 161, 181; III 13, 131; IV 152, 154–6, 159–61, 164, 169, 170, 186, 199, 203. Κυρηναίη χώρη IV 199. Κυρηναῖος λωτός II 96.
Κυρμιάναι v. Σκυρμιάδαι.
Κύρνος ἥρως I 167.
Κύρνος νῆσος I 165–7. Κύρνιοι VII 165.
Κύρνος τῆς Καρυστίης χώρης IX 105.
Κῦρος ὁ Καμβύσεω πατήρ (?) I 111.
Κῦρος ὁ Καμβύσεω I 46, 54, 71–3, 75–7, 79, 80, 84, 86–91, 95, 108, 113–16, 120–30, 141, 152–7, 160, 162, 169, 177, 178, 188–91, 201, 202, 204–14; II 1; III 1–3, 14, 32, 34, 36,

44, 61, 63-9, 71, 74, 75, 88, 89, 120, 133, 139, 152, 159, 160; IV 165; V 52; VII 2, 8 α, 11, 18, 51, 64, 69, 78; IX 122.
Κυτίσσωρος VII 197.
Κύψελος ὁ Ἠετίωνος I 14, 20, 23; III 48; V 92 ε, η, 95. Κυψελίδαι VI 128.
Κύψελος ὁ Μιλτιάδεω πατήρ VI 34-6.
Κώης IV 97; V 11, 37, 38.
Κωλαῖος IV 152.
Κωλιάς VIII 96. Κωλιάδες γυναῖκες VIII 96.
Κώμβρεια VII 123.
Κωπαῒς λίμνη VIII 135.
Κωρύκιον ἄντρον VIII 36.
Κῶς I 144; IX 76. Κῷοι VII 99, 163, 164.

Λάβδα V 92 β-δ.
Λάβδακος V 59.
Λάβραυνδα V 119.
Λαβύνητος Βαβυλώνιος I 74.
Λαβύνητος ὁ Λαβυνήτου I 77, 188.
Λάδη VI 7, 11.
Λαδίκη II 181.
Λάϊος IV 149; V 43, 59, 60.
Λακεδαίμων I 67, 82; III 148; IV 145, 147; V 38, 48, 63. Λακεδαιμόνιοι I 6 . . . Λακεδαιμόνιοι περίοικοι VII 234; IX 11. Λάκαινα χώρη VII 235. Λάκαιναι θεράπαιναι III 134. Λακωνική I 69; VI 58. Λακωνικὴ τετάρτη VI 57.
Λακεδαίμων Ζεύς VI 56 (?).
Λάκμων IX 93.
Λακρίνης I 152.
Λαμπιτώ VI 71.
Λάμπων ὁ Θρασυκλέος IX 90.
Λάμπων ὁ Ὀλυμπιοδώρου πατήρ IX 21.
Λάμπων ὁ Πυθέω IX 78.
Λαμπώνιον V 26.
Λάμψακος V 117. Λαμψακηνοί VI 37, 38.
Λαοδάμας ὁ Ἐτεοκλέος V 61.
Λαοδάμας ὁ Σωστράτου πατήρ IV 152.
Λαοδάμας Φωκαιεύς IV 138.
Λαοδίκη IV 33, 35.
Λᾶος VI 21.
Λαπίθης Ἠετίων V 92 β.
Λασόνιοι III 90; VII 77.
Λᾶσος VII 6.
Λαύρειον VII 144.
Λαφάνης VI 127.
Λέαγρος IX 75.
Λέαρχος IV 160.
Λεβάδεια VIII 134.
Λεβαίη VIII 137.
Λέβεδος I 142.
Λειψύδριον V 62.
Λεκτόν IX 114.
Λέλεγες I 171.
Λεοντιάδης VII 205, 233.
Λεοντῖνοι VII 154.
Λέπρεον IV 148. Λεπρεῆται IX 28.
Λέρος V 125.
Λέσβος I 151, 160, 202; V 98; VI 28, 31. Λέσβιοι I 23, 24, 151; III 39; IV 97; V 26, 98; VI 5, 8, 14, 26, 27; IX 106. κρητῆρες IV 61.
Λευκάδιοι VIII 45, 47; IX 28, 31.
Λευκαὶ στῆλαι V 118.
Λευκὴ ἀκτή VII 25.
Λευκὸν τεῖχος III 91.
Λεύκων IV 160.
Λευτυχίδης ὁ Ἀναξίλεω VIII 131.
Λευτυχίδης ὁ Μενάρεος VI 65, 67-9, 71, 73, 85, 86; VIII 131; IX 90, 91, 98, 99, 114.
Λεωβώτης I 65; VII 204.
Λεωκήδης VI 127.
Λέων Σπάρτης βασιλεύς I 65; V 39; VII 204.
Λέων Τροιζήνιος VII 180.
Λεωνίδης V 41; VII 204-8, 217, 219-25, 228, 229, 233, 238, 239; VIII 15, 21, 71, 114; IX 10, 64, 78, 79.
Λεωπρέπης ὁ Θεασίδεω πατήρ VI 85.
Λεωπρέπης ὁ Σιμωνίδεω πατήρ VII 228.
Λῆμνος IV 145, 146; V 26, 27; VI 136-40; VII 6. Λήμνιοι V 27; VIII 11, 73. Λήμνια ἔργα VI 138.
Λήρισαι I 149.
Ληρισαῖοι IX 1, 58.

Λητώ II 59, 83, [152], 155, 156.
Λίβυες II 18, 28, 32, 50, 55, 77; III 12, 13, 91; IV 155, 158-60, 167, 168, 170, 173, 179, 181, 186-9, 191-3, 197, 203; V 42; VII 71, 86, 165, 184. Λιβύη I 46; II 8, 12, 15-20, 22, 24-6, 30, 32-4, 54-6, 65, 91, 99, 119, 150; III 17, 96, 115; IV 29, 41-5, 139, 145, 150, 151, 153, 155-7, 159, 160, 175, 179, 181, 185, 191, 192, 195-9, 204, 205; V 42, 43; VII 70. Λιβυκοὶ λόγοι II 161. Λιβυκὸν ὄρος II 8, 124. χωρίον II 19. Λίβυσσαι IV 189.
Λίγυες οἱ ἐν Ἀσίῃ VII 72. οἱ ὑπὲρ Μασσαλίης V 9; VII 165.
Λίδη I 175.
Λιμενήιον I 18.
Λίνδος I 144; II 182; III 47. Λίνδιοι VII 153.
Λίνος ἄεισμα II 79.
Λίπαξος VII 123.
Λιπόξαϊς IV 5, 6.
Λισαί VII 123.
Λίσος VII 108, 109.
Λίχης I 67, 68.
Λοκροί VII 132; VIII 66; IX 31. Ἐπιζεφύριοι VI 23. Ὀζόλαι VIII 32. Ὀπούντιοι VII 203, 207; VIII 1. Λοκρίδες πόλιες VII 216.
Λοξίης I 91.
Λύγδαμις ὁ Ἀρτεμισίης πατήρ VII 99.
Λύγδαμις Νάξιος I 61, 64.
Λυγκεύς II 91.
Λυδίης VII 127.
Λυδοί I 10, 11, 13, 18, 27, 28, 29, 34-6, 45, 47-50, 53, 54, 69, 71, 74, 79, 80, 83, 84, 86-8, 90, 91-4, 103, 141, 153, 155-7, 171; II 167; III 90; IV 45; V 12, 49, 101, 102; VI 32, 125; VII 30, 31, 74. ὁ Λυδός I 17, 80. Λυδίη (γῆ) I 79, 93, 94, 142; V 52; VII 31, 42. Λυδικὴ ἀρχή I 72. Λύδιος δῆμος I 7; νομός III 127.
Λυδὸς βασιλεύς I 7, 171; VII 74.
Λυκάρητος III 143; V 27.
Λυκίδης IX 5.
Λύκιοι I 28, 147, 171, 173, 174, 176; III 90; VII 92. Λυκίη I 182; III 4; IV 35, 45.
Λυκομήδης VIII 11.
Λύκος ὁ Πανδίονος I 173; VII 92.
Λύκος ὁ Σπαργαπείθεος IV 76.
Λύκος ποταμὸς Θυσσαγετέων IV 123.
Λύκος ποταμὸς Φρυγίης VII 30.
Λυκοῦργος Ἀθηναῖος I 59, 60.
Λυκοῦργος ὁ Ἀμιάντου πατήρ VI 127.
Λυκοῦργος Σπαρτιήτης I 65, 66.
Λυκόφρων III 50, 53.
Λυκώπης III 55.
Λυσαγόρης ὁ Ἱστιαίου πατήρ V 30.
Λυσαγόρης ὁ Τεισίεω VI 133.
Λυσανίης VI 127.
Λυσικλέης VIII 21.
Λυσίμαχος VIII 79, 95; IX 28.
Λυσίστρατος VIII 96.
Λωτοφάγοι IV 177, 178, 183.

Μάγδωλος II 159.
Μάγνητες VII 132, 185. Μαγνησίη (χώρη) VII 176, 183, 188, 193.
Μάγνητες οἱ ἐν Ἀσίῃ III 90. Μαγνησίη I 161; III 122, 125.
Μάγοι I 101; VII 113, 191.
Μαδύης I 103.
Μάδυτος VII 33; IX 120.
Μαζάρης I 156, 157, 160, 161.
Μαιάνδριος ὁ Μαιανδρίου III 123, 142-6, 148; V 27.
Μαίανδρος I 18, 161; II 10, 29; III 122; V 118, 119; VII 26, 30, 31. Μαιάνδρου πεδίον I 18, 161; II 10.
Μαιῆται IV 123.
Μαιήτης ποταμός IV 45.
Μαιῆτις λίμνη I 104; IV 3, 20, 21, 57, 86, 100, 101, 110, 116, 120, 123, 133.
Μάκαι IV 175, 176; V 42.
Μακάρων νῆσοι III 26.
Μακεδνὸν ἔθνος I 56; VIII 43.
Μακεδόνες V 18, 20; VI 44; VII 73, 128, 173, 185; VIII 34, 127, 137, 138; IX 31, 44, Μακεδονίη V 17; VI 45; VII 9 α, β, 25, 173; VIII 115, 126,

137, 138; IX 89. Μακεδονικὸν ὄρος VII 131. Μακεδονὶς γῆ VII 127.
Μακίστιος IX 20.
Μάκιστος IV 148.
Μάκρωνες II 104; III 94; VII 78.
Μακτώριον VII 153.
Μαλέαι I 82. Μαλέη IV 179; VII 168.
Μαλήνη VI 29.
Μάλης VI 127.
Μανδάνη I 107, 108, 111.
Μανδροκλέης IV 87–9.
Μανερῶς II 79.
Μάνης I 94; IV 45.
Μαντινέη IV 161. Μαντινέες IV 161; VII 202; IX 35, 77.
Μάξυες IV 191, 193.
Μαραθών I 62; VI 102, 103, 107, 108, 111, 113, 116, 117, 120, 132, 133, 136; VII 1, 74; IX 27, 46.
Μαράφιοι I 125; IV 167.
Μάρδοι I 84, 125.
Μαρδόνιος VI 43, 45, 94; VII 5, 9, 10, 82, 108, 121; VIII 26, 67–9, 97, 99–102, 107, 113–15, 126, 129–31, 133, 136, 140, 143; IX 1–5, 12–18, 20, 23, 24, 31, 32, 37–45, 47–9, 58, 61, 63, 66, 70, 71, 78, 82, 84, 89, 100, 101.
Μαρδόντης VII 80; VIII 130; IX 102.
Μαρέη II 18, 30.
Μᾶρες III 94; VII 79.
Μαριανδυνοί I 28; III 90; VII 72.
Μάρις IV 48.
Μαρσύης ποταμός V 118, 119.
Μαρσύης Σιληνός VII 26.
Μάρων VII 227.
Μαρώνεια VII 109.
Μασίστης VII 82, 121; IX 107, 108, 110–13.
Μασίστιος VII 79; IX 20, 22, 24, 25, 31.
Μασκάμης VII 105, 106. Μασκάμειοι ἔκγονοι VII 106.
Μάσπιοι I 125.
Μασσαγέται I 201, 204–9, 211, 212, 214–16; III 36; IV 11, 172; VII 18.
Μασσάγης VII 71.
Μασσαλίη V 9.
Μαστύης V 12.
Ματιηνοί I 72, 189, 202; III 94; V 49, 52; VII 72. Ματιηνὴ γῆ V 52.
Ματτήν VII 98.
Μαύσωλος V 118.
Μάχλυες IV 178, 180.
Μεγάβαζος ὁ Μεγαβάτεω VI 33; VII 22, 67, 97, 108.
Μεγάβαζος Πέρσης IV 143, 144; V 1, 2, 10, 12, 14–17, 23, 24, 26, 98.
Μεγαβάτης V 32, 33, 35, 97.
Μεγάβυζος ὁ Ζωπύρου III 160; VII 82, 121.
Μεγάβυζος ὁ Ζωπύρου πατήρ III 153, 160; IV 43.
Μεγάβυζος Πέρσης III 70, 81, 82.
Μεγαδόστης VII 105.
Μεγακλέης ὁ Ἀλκμέωνος I 59–61; VI 127, 130, 131.
Μεγακλέης ὁ Ἀλκμέωνος πατήρ VI 125.
Μεγακλέης ὁ Ἱπποκράτεος VI 131.
Μεγακρέων VII 120.
Μεγάπανος VII 62.
Μέγαρα V 76; VIII 60 α, γ; IX 7, 14. Μεγαρέες I 59; VIII 1, 45, 74; IX 21, 28, 31, 69, 85. Μεγαρὶς χώρη IX 14.
Μεγαρέες οἱ ἐν Σικελίῃ VII 156.
Μεγασίδρης VII 72.
Μεγιστίης VII 219, 221, 228.
Μελάγχλαινοι IV 20, 100–2, 107, 119, 125.
Μελάμπους II 49; VII 221; IX 34.
Μελαμπύγου λίθος VII 216.
Μελάνθιος V 97.
Μέλανθος ὁ Κόδρου πατήρ I 147; V 65.
Μελάνιππος ὁ Ἀστακοῦ V 67.
Μελάνιππος Μυτιληναῖος V 95.
Μέλας κόλπος VI 41; VII 58.
Μέλας ποταμὸς τῆς Θρηίκης VII 58.
Μέλας ποταμὸς τῆς Μηλίδος VII 198, 199.
Μελίβοια VII 188.
Μέλισσα III 50; V 92 η.
Μεμβλιάρεως IV 147, 148.
Μέμνων II 106. Μεμνόνιον ἄστυ

V 54. Μεμνόνια βασιλήια V 53. Σοῦσα VII 151.
Μέμφις II 2, 3, 8, 10, 12–14, 97, 99, 112, 114, 115, 119, 150, 153, 154, 158, 175, 176; III 6, 13, 14, 16, 25, 27, 37, 91, 139.
Μενάρης VI 65, 71; VIII 131.
Μένδη VII 123.
Μένδης II 42, 46.
Μενδήσιοι II 46. Μενδήσιον στόμα Νείλου II 17. Μενδήσιος νομός II 42, 46, 166.
Μενέλαος λιμήν IV 169.
Μενέλεως II 113, 116, 118, 119; V 94; VII 169, 171.
Μένιος VI 71.
Μέρβαλος VII 98.
Μερμνάδαι I 7, 14.
Μερόη II 29.
Μεσαμβρίη τῆς Θρηίκης VII 108.
Μεσαμβρίη τοῦ Εὐξείνου Πόντου IV 93; VI 33.
Μεσσάπιοι VII 170.
Μεσσήνη VII 164.
Μεσσήνιοι III 47; V 49; VI 52; IX 35, 64.
Μεταπόντιον IV 15. Μεταποντῖνοι IV 15.
Μηδείη I 2, 3; VII 62.
Μῆδοι I 16, 55, 56, 72–4, 91, 95–8, 101, 102, 104, 106–8, 110, 114, 120, 123, 124, 126–30, 134, 162, 185, 206; III 65, 126; IV 1, 3, 4, 37, 40, 197; V 9, 77, 104, 109; VI 9, 22, 24, 67, 109, 112, 120; VII 62, 86, 134, 136, 184, 207, 210, 211, 226, 228, 239; VIII 5, 34, 46, 65, 80, 89, 113, 114, 130, 141; IX 7 α, 17, 31, 40, 43, 44, 46, 77. ὁ Μῆδος V 77. Μηδικὴ ἀρχή I 72. Μηδικὴ (γῆ, χώρη) I 73, 96, 103, 104, 110; III 92; IV 1, 12; VI 84; VII 20, 40. Μηδικὸν ἔθνος I 101.
Μηθυμναῖοι I 151.
Μηίονες VII 74, 77.
Μηίων δῆμος I 7.
Μηκιστεύς V 67.
Μηκύβερνα VII 122.
Μήλης I 84.
Μηλιέες VII 132, 196, 213–16; VIII 43, 66; IX 31. Μηλὶς γῆ VII 198, 201; VIII 31.
Μηλιεὺς κόλπος IV 33.
Μήλιοι VIII 46, 48.
Μήτηρ (Δημήτηρ) VIII 65.
Μήτηρ τῶν θεῶν IV 76.
Μητίοχος VI 41.
Μητρόδωρος Προκοννήσιος IV 138.
Μίδης I 14, 35, 45; VIII 138.
Μίκυθος VII 170.
Μίλητος I 14, 15, 17, 20, 21, 22, 142, 146; V 11, 24, 28–30, 32, 33, 35, 37, 49, 92 ζ, 98, 99, 106, 124–6; VI 1, 5–7, 9, 10, 18, 19, 21, 25, 26, 28, 31, 86 β; VII 10 γ; IX 97. Μιλήσιοι I 17, 18, 20–2, 25, 92, 141, 143, 169; II 33, 159, 178; III 39; IV 78, 137; V 28, 29, 30, 36, 37, 97, 99, 106, 120; VI 5, 7, 8. 19–22, 77, 86 γ, δ; IX 99, 104.
Μιλησίη (χώρη) I 17–19, 46, 157; V 29; VI 9.
Μιλήτου ἅλωσις Φρυνίχου VI 21.
Μιλτιάδης ὁ Κίμωνος IV 137, 138; VI 34, 39–41, 103, 104, 109, 110, 132–7, 140; VII 107.
Μιλτιάδης ὁ Κυψέλου VI 34–7, 103.
Μιλύαι I 173; III 90; VII 77. Μιλυὰς γῆ I 173.
Μίλων III 137.
Μίν II 4, 99.
Μινύαι I 146; IV 145, 146, 148, 150. Ὀρχομένιοι I 146.
Μινώη V 46.
Μίνως I 171, 173; III 122; VII 169–71.
Μίτρα I 131.
Μιτραδάτης I 110, 121.
Μιτροβάτης III 120, 126, 127.
Μνήσαρχος IV 95.
Μνησίφιλος VIII 57, 58.
Μοῖραι I 91.
Μοῖρις βασιλεὺς Αἰγύπτου II 13, 101.
Μοῖρις λίμνη II 4, 13, 69, 148, 149; III 91.
Μολόεις IX 57.
Μολοσσοί I 146; VI 127.
Μολπαγόρης V 30.
Μοσσύνοικοι III 94; VII 78

Μόσχοι III 94; VII 78.
Μουνιχίη VIII 76.
Μουρυχίδης IX 4, 5.
Μουσαῖος VII 6; VIII 96; IX 43.
Μυγδονίη VII 123, 124, 127.
Μυεκφορίτης νομός II 166.
Μυήσιοι v. Μυοῦς.
Μυκάλη I 148; VI 16; VII 80; IX 90, 96–101, 104, 107, 114.
Μυκερῖνος II 129–33, 136.
Μυκηναῖοι VII 202; IX 27, 28, 31.
Μύκοι III 93; VII 68.
Μύκονος VI 118.
Μύλασα I 171. Μυλασεύς V 37, 121.
Μύλιττα I 131, 199.
Μύνδιος Σκύλαξ V 33.
Μυοῦς I 142; V 36. Μυήσιοι VI 8.
Μυριανδικὸς κόλπος IV 38.
Μύρινα I 149.
Μυριναῖοι VI 140.
Μύρκινος V 11, 23, 24, 124, 126.
Μύρμηξ VII 183.
Μυρσίλος I 7.
Μύρσος ὁ Γύγεω III 122; V 121.
Μύρσος ὁ Κανδαύλεω πατήρ I 7.
Μύρων VI 126.
Μῦς VIII 133–5.
Μυσοί I 28, 36, 37, 171; III 90; VI 28; VII 20, 74, 75; IX 32. Μυσίη (γῆ) I 160; VII 42; VIII 106. ὁ Μυσός I 171.
Μυτιλήνη I 160; II 135; V 11, 37, 95; VI 5. Μυτιληναῖοι I 160; II 178; III 14; IV 97; V 38, 94, 95; VI 6.
Μώμεμφις II 163, 169.
Μῶφι II 28.

Ναθῶς νομός II 165.
Νάξος I 64; V 28, 30, 31, 33, 34, 36, 37. Νάξιοι V 30, 33, 34; VI 95, 96; VIII 46. οἱ ἐν Σικελίῃ VII 154.
Νάπαρις IV 48.
Νασαμῶνες II 32, 33; IV 172, 173, 175, 182, 190.
Ναύκρατις II 97, 135, 178, 179.
Ναυπλίη VI 76.
Ναύστροφος III 60.
Νέη πόλις Αἰγύπτου II 91.
Νέη πόλις Παλλήνης VII 123.
Νείλεως IX 97.
Νεῖλος II 10, 11, 13, 15–20, 22, 24–6, 28, 29, 31–4, 72, 90, 93, 97, 99, 113, 124, 127, 138, 149, 150, 154, 155, 158, 179; III 10; IV 39, 42, 45, 50, 53.
Νεκῶς ὁ Ψαμμητίχου II 158, 159; IV 42.
Νεκῶς ὁ Ψαμμητίχου πατήρ II 152.
Νεοκλέης VII 143, 173; VIII 110.
Νέον τεῖχος I 149.
Νέστος VII 109, 126.
Νέστωρ V 65.
Νευροί IV 17, 100, 102, 105, 119, 125. Νευρὶς (χώρη) IV 51, 125.
Νέων VIII 32, 33.
Νηλεῖδαι V 65.
Νηρηίδες II 50; VII 191.
Νησαῖοι ἵπποι III 106; VII 40; IX 20.
Νήσαιον πεδίον VII 40.
Νικάνδρη II 55.
Νίκανδρος VIII 131.
Νίκη VIII 77.
Νικόδρομος VI 88–91.
Νικόλεως ὁ Βούλιος VII 137.
Νικόλεως ὁ Βούλιος πατήρ VII 134.
Νίνος βασιλεύς I 7; II 150.
Νίνος πόλις I 102, 103, 106, 178, 185, 193; II 150.
Νινίων πύλαι III 155.
Νίσαια I 59.
Νισύριοι VII 99.
Νίτητις III 1, 3.
Νίτωκρις Αἰγυπτίη II 100.
Νίτωκρις Βαβυλωνίη I 185; II 100.
Νιψαῖοι IV 93.
Νόης IV 49.
Νόθων VI 100.
νοτίη θάλασσα III 17; IV 13.
Νότιον I 149.
Νούδιον IV 148.
Νυμφόδωρος VII 137.
Νύσα ἡ ἐν τῇ Αἰθιοπίῃ II 146.
Νύση ἡ ἱρή III 97.
Νώνακρις VI 74.

Ξάνθης II 135.
Ξάνθιππος VI 131, 136; VII 33; VIII 131; IX 114, 120.

Ξάνθος I 176. Ξάνθιοι I 176. Ξάνθιον πεδίον I 176.
Ξειναγόρης IX 107.
Ξέρξης I 183; IV 43; VI 98; VII 2 . . .
Ξοῦθος VII 94; VIII 44.

Ὀαξός IV 154.
Ὀάριζος VII 71.
Ὄαρος IV 123, 124.
Ὄασις III 26.
Ὀδόμαντοι [V 16], VII 112.
Ὀδρύσαι IV 92.
Ὀδύσσεια II 116; IV 29.
Ὀζόλαι v. Λοκροί.
Ὀθρυάδης I 82.
Ὄθρυς VII 129.
Οἰβάρης Δαρείου ἱπποκόμος III 85, 87, 88.
Οἰβάρης ὁ Μεγαβάζου VI 33.
Οἰδίπους V 60. Οἰδιπόδης IV 149.
Οἴη V 83.
Οἰνόη V 74.
Οἰνοῦσσαι νῆσοι I 165.
Οἰνώνη VIII 46.
Οἰνωτρίη I 167.
Οἰόβαζος Πέρσης IV 84.
Οἰόβαζος Πέρσης IX 115, 119.
Οἰόβαζος ὁ Σιρομίτρεω πατήρ VII 68.
Οἰόλυκος IV 149.
Οἰταίων ὄρεα VII 217.
Οἴτη VII 176.
Ὀκταμασάδης IV 80.
Ὀλβιοπολῖται IV 18.
Ὀλίατος V 37.
Ὄλορος VI 39, 41.
Ὀλόφυξος VII 22.
Ὀλύμπια I 59; VI 36, 126; VIII 26, 72. Ὀλυμπιάς VI 70, 103, 125; VII 206; IX 33. Ὀλυμπιονίκης V 47, 71.
Ὀλυμπίη II 160; V 22; VI [122], 127; VII 170; VIII 134; IX 81.
Ὀλυμπιόδωρος IX 21.
Ὄλυμπος ὄρος Θεσσαλίης I 56; VII 128, 129, 173. Ὀλυμπικὴ ἐσβολή VII 172.
Ὄλυμπος Μύσιος I 36, 43; VII 74. Ὀλυμπιηνοί VII 74.
Ὄλυνθος VII 122; VIII 127. Ὀλύνθιοι VIII 127.
Ὀμβρικοί I 94; IV 49.
Ὅμηρος II 23, 53, 116, 117; IV 29, 32; VII 161. Ὁμήρεια ἔπεα V 67.
Ὀνεᾶται V 68.
Ὀνήσιλος V 104, 105, 108, 110–15.
Ὀνήτης VII 214.
Ὀνομάκριτος VII 6.
Ὀνόμαστος VI 127.
Ὀνουφίτης νομός II 166.
Ὀνόχωνος VII 129, 196.
Ὅπλης V 66.
Ὀποίη IV 78.
Ὀπούντιοι v. Λοκροί.
Ὄρβηλος V 16.
Ὀργεύς VII 118.
Ὀρδησσός IV 48.
Ὀρέσθειον IX 11.
Ὀρέστης I 67, 68.
Ὀρθοκορυβάντιοι III 92.
Ὄρικος IV 78.
Ὅρκος VI 86 γ.
Ὀρνεῆται VIII 73.
Ὀροίτης III 120–9, 140.
Ὀροτάλτ III 8.
Ὀρσίφαντος VII 227.
Ὀρφικά II 81.
Ὀρχομενὸς τῆς Ἀρκαδίης VII 202. Ὀρχομένιοι Ἀρκάδες IX 28, 31.
Ὀρχομενὸς τῆς Βοιωτίης IX 16. Ὀρχομένιοι Βοιωτοί I 146; VIII 34; IX 16.
Ὄσιρις II 42, 144, 156.
Ὄσσα I 56; VII 128, 129, 173.
Ὀτάνης ὁ Ἀμήστριος πατήρ VII 40, 61, 62, 82.
Ὀτάνης ὁ Σισάμνεω V 25, 26, 116, 123.
Ὀτάνης ὁ Φαρνάσπεω III 68–72, 80, 81, 83, 88, 141, 144, 147, 149; VI 43.
Ὀτάσπης VII 63.
Οὐρανίη v. Ἀφροδίτη.
Οὔτιοι III 93; VII 68.
Ὀφρύνειον VII 43.

Παγασαί VII 193.
Πάγγαιον ὄρος V 16; VII 112, 113, 115.

Παδαῖοι III 99.
Παιανιεὺς δῆμος τῆς Ἀττικῆς I 60.
Παῖον VI 127.
Παίονες IV 49 ; V 1, 2, 12–15, 17, 23, 98 ; VII 113, 185 ; VIII 115 ; IX 32. Παιονίδες γυναῖκες IV 33. Παιονίη V 13, 14, 98 ; VIII 115. Παιονική VII 124.
Παιονίη τῆς Ἀττικῆς V 62.
Παιόπλαι V 15 ; VII 113.
Παισός V 117.
Παῖτοι VII 110.
Πάκτυες VII 67, 68. Πακτυϊκὴ (γῆ) III 93, 102 ; IV 44 ; σκευή VII 85.
Πακτύη VI 36.
Πακτύης I 153–61.
Πακτωλός V 101.
Παλαιστίνη, Παλαιστῖνοι v. Σύριοι.
Παλέες IX 28, 31.
Παλλάδια IV 189.
Παλλάς v. Ἀθηναίη.
Παλληνεὺς Ἀμεινίης VIII 84, 93.
Παλλήνη VII 123 ; VIII 126, 129 ; IX 28. Παλληναῖοι VIII 128.
Παλληνίς v. Ἀθηναίη.
Πάμισος VII 129.
Πάμμων VII 183.
Πάμφυλοι I 28 ; III 90 ; VII 91 ; VIII 68 γ.
Πάμφυλοι φυλὴ Δωριέων V 68.
Πάν II 46, 145, 146 ; VI 105, 106, v. Μένδης.
Παναθήναια V 56.
Παναίτιος VIII 82.
Πανδίων I 173 ; VII 92.
Πανθιαλαῖοι I 125.
Πανίτης VI 52.
Πανιώνια I 148.
Πανιώνιον I 141–3, 148, 170 ; VI 7.
Πανιώνιος VIII 105, 106.
Πανοπέες VIII 34, 35.
Πάνορμος I 157.
Παντάγνωτος III 39.
Πανταλέων I 92.
Παντάρης VII 154.
Παντικάπης IV 18, 19, 47, 54.
Παντίμαθοι III 92.
Παντίτης VII 232.
Παπαῖος IV 59.
Πάπρημις II 59, 63 ; III 12. Παπρημίτης νομός II 71, 165.
Παραιβάτης V 46.
Παραλᾶται IV 6.
Παραποτάμιοι VIII 33, 34.
Παρητακηνοί I 101.
Παρθένιον ὄρος VI 105.
Παρθένιος II 104.
Πάρθοι III 93, 117 ; VII 66.
Παρικάνιοι III 92, 94 ; VII 68, 86.
Πάριον V 117. Παριηνός IV 138.
Πάρμυς III 88 ; VII 78.
Παρνησσός VIII 27, 32, 35–7, 39 ; IX 31.
Πάρος V 31 ; VI 133–6. Πάριοι V 28–30 ; VI 133–6 ; VIII 67, 112. Πάριος λίθος III 57 ; V 62.
Παρωρεᾶται IV 148. Παρωρεῆται VIII 73.
Πασαργάδαι I 125 ; IV 167.
Πασικλέης IX 97.
Παταΐκοι Φοινικήιοι III 37.
Πάταικος VII 154.
Πάταρα τῆς Λυκίης I 182.
Πατάρβημις II 162.
Πατιζείθης III 61, 63.
Πατιράμφης VII 40.
Πάτουμος II 158.
Πατρέες I 145.
Παυσανίης IV 81 ; V 32 ; VIII 3 ; IX 10, 12, 13, 21, 28, 45–7, 50, 53–7, 60–2, 64, 69, 72, 76, 78, 80–2, 87, 88, 101.
Παυσίκαι III 92.
Παύσιρις III 15.
Παφλαγόνες I 6, 28, 72 ; III 90 ; VII 72.
Πάφος VII 195.
Πεδιέες VIII 33.
Πειθαγόρης V 46.
Πειραιεύς VIII 85.
Πειρήνη V 92 β.
Πεῖρος I 145.
Πεισιστρατίδαι V 62–3, 65, 70, 76, 90, [91], 93 ; VI 39, 94, 123 ; VII 6 ; VIII 52.
Πεισίστρατος ὁ Ἱπποκράτεος I 59–64 ; V 55, 65, 71, 91, 94 ; VI 35, 102, 103, 107, 121 ; VII 6.
Πεισίστρατος ὁ Νέστορος V 65.
Πελαργικὸν τεῖχος V 64.

Πελασγοί I 57, 58; II 50–2; IV 145; V 26; VI 136–40; VIII 44. Αἰγαλέες VII 94. Ἀρκάδες I 146. Πελασγίδες γυναῖκες VI 138. Πελασγιώτιδες II 171. Πελασγίη II 56. Πελασγικὸν ἔθνος I 56–8; VII 95. Πελασγικὰ πολίσματα I 57.
Πέλλα VII 123.
Πελλήνη I 145.
Πελοπόννησος I 56, 61, 68, 145; II 171; III 56, 59, 148; IV 179; V 42, 74; VI 86 α, 127; VII 93, 94, 147, 163, 168, 202, 207, 228; VIII 31, 40, 43, 49, 50, 57, 60, 65, 68, 70, 71, 73, 74, 79, 100, 101, 141; IX 6, 9, 26, 27, 39, 50. Πελοποννήσιοι II 171; IV 77, 161; V 74, 76; VI 79, 127; VII 137, 139, 207, 235; VIII 40, 44, 71, 72, 75, 79; IX 8, 19, 26, 73, 106, 114.
Πέλοψ VII 8 γ, 11. Πελοπίδης VII 159.
Πενθύλος VII 195.
Πέργαμον Πριάμου VII 43.
Πέργαμος τεῖχος Πιέρων VII 112.
Περδίκκης V 22; VIII 137, 139.
Περίαλλος VI 66.
Περίανδρος I 20, 23, 24; III 48–53; V 92 ζ, 95.
Περικλέης VI 131.
Περίλεως IX 103.
Πέρινθος IV 90; V 2; VI 33. Περίνθιοι V 1; VII 25.
Πέρκαλος VI 65.
Περκώτη V 117.
Περραιβοί VII 128, 131, 132, 173, 185.
Πέρσαι I 1 . . . Περσική I 126; IV 39. Περσικὸν ἔθνος VII 85. Περσίδες γυναῖκες III 3. Περσὶς γλῶσσα VI 29. χώρη (γῆ) III 97; VII 8 γ, 29, 53.
Περσεῖδαι I 125. Περσεῖδαι VII 220.
Περσέος σκοπιή II 15.
Περσεύς II 91; VI 53, 54; VII 61, 150.
Πέρσης VII 61, 150.
Περφερέες IV 33.
Πέτρη V 92 β, γ.
Πήδασος V 121. Πήδασα [VIII 104]. Πηδασέες I 175, 176; VI 20; VIII [104, 105].
Πηλεύς VII 191.
Πήλιον ὄρος IV 179; VII 129, 188; VIII 8, 12.
Πηλούσιον II 15, 141. Πηλουσιακὰ Ταριχήια II 15. Πηλούσιον στόμα Νείλου II 17, 154; III 10.
Πηνειός VII 20, 128–30, 173, 182.
Πηνελόπη ἡ Πανὸς μήτηρ II 145, 146.
Πίγρης Παίων V 12.
Πίγρης ὁ Ὑσσελδώμου VII 98.
Πίερες VII 112, 185.
Πιερίη VII 131, 177. Πιερικὴ πίσση IV 195.
Πίλωρος VII 122.
Πίνδαρος III 38.
Πίνδος ὄρος VII 129.
Πίνδος πόλις I 56; VIII 43.
Πιξώδαρος V 118.
Πῖσα II 7.
Πίστυρος VII 109.
Πιτάνη Αἰολίς I 149.
Πιτάνη δῆμος Σπάρτης III 55. Πιτανῆται IX 53. Πιτανήτης λόχος IX 53.
Πιττακός I 27.
Πλακίη I 57. Πλακιηνοί I 57.
Πλάταια VIII 50. Πλαταιαί VII 231; IX 16, 25, 30, 31, 35, 39, 41, 65, 72, 76, 78, 81, 85, 86, 89, 90, 100, 101. Πλαταιέες VI 108, 111, 113; VII 132, 233; VIII 1, 44, 50, 66; IX 7, 28, 31, 51, 52, 61, 83. Πλαταιὶς γῆ IX 15, 25, 36, 101. Πλαταικὸς χῶρος IX 25. τὰ Πλαταικὰ VIII 126; IX 38.
Πλατέα νῆσος IV 151–3, 156, 169.
Πλείσταρχος IX 10.
Πλείστωρος IX 119.
Πλινθινήτης κόλπος II 6.
Πλυνὸς λιμήν IV 168.
Ποικίλης IV 147.
Πολιάδης IX 53.
Πολίχνη VI 26. Πολιχνῖται VII 170.
Πολύας VIII 21.
Πόλυβος V 67.

Πολύδαμνα II 116.
Πολυδέκτης VIII 131.
Πολύδωρος ὁ Ἀλκαμένεος VII 204.
Πολύδωρος ὁ Κάδμου V 59.
Πολυκράτης II 182; III 39–46, 54, 56, 57, 120–6, 128, 131, 132, 139, 140, 142.
Πολύκριτος ὁ Κριοῦ VIII 92, 93.
Πολύκριτος ὁ Κριοῦ πατήρ VI 50, 73.
Πολύμνηστος IV 150, 155.
Πολυνείκης IV 147; VI 52; IX 27.
Ποντικὰ ἐμπόρια IV 24.
Πόντος v. Εὔξεινος Πόντος.
Πόρατα IV 48.
Πορθμήια Κιμμέρια IV 12, 45.
Ποσειδέων II 43, 50; IV 59, 180, 188; VII 129; VIII 55, 123, 129; IX 81. Ἑλικώνιος I 148. σωτήρ VII 192. v. Θαγιμασάδας.
Ποσειδωνιήτης I 167.
Ποσειδώνιος IX 71, 85.
Ποσιδήιον τῆς Θρηίκης VII 115.
Ποσιδήιον τῆς Κιλικίης III 91.
Ποτείδαια VII 123; VIII 127, 128. Ποτειδαιῆται VIII 126, 128, 129; IX 28, 31.
Πότνιαι IX 97.
Πραίσιοι VII 170, 171.
Πρασιὰς λίμνη V 15–17.
Πρηξάσπης ὁ Ἀσπαθίνεω VII 97.
Πρηξάσπης Πέρσης III 30, 34, 35, 62, 63, 65, 67, 74–6, 78.
Πρηξίλεως IX 107.
Πρηξῖνος VII 180.
Πρίαμος I 3, 4; II 120; VII 43.
Πριήνη I 142. Πριηνέες I 15, 161; VI 8.
Πρινητάδης V 41.
Προκλέης ὁ Ἀριστοδήμου IV 147; VI 52; VIII 131.
Προκλέης Ἐπιδαύρου τύραννος III 50–2.
Προκόννησος IV 14, 15; VI 33.
Προμένεια II 55.
Προμηθεύς IV 45.
Προνηίη v. Ἀθηναίη.
Προποντίς IV 85; V 122.
Προσωπῖτις II 41, 165.
Προτοθύης I 103.
Πρύτανις VIII 131.
Πρωτεσίλεως VII 33; IX 116, 120.
Πρωτεύς II 112, 114–16, 118, 121.
Πτερίη I 76, 79. Πτέριοι I 76.
Πτῷον VIII 135.
Πτῷος v. Ἀπόλλων.
Πυθαγόρεια II 81.
Πυθαγόρης Μιλήσιος IV 95; V 126.
Πυθαγόρης ὁ Μνησάρχου IV 95, 96.
Πυθέης Ἀβδηρίτης VII 137.
Πυθέης ὁ Ἰσχενόου VII 181; VIII 92.
Πυθέης ὁ Λάμπωνος πατήρ IX 78.
Πύθερμος I 152.
[Πύθια VI 122.]
ἡ Πυθίη I 13, 19, 47, 55, 65–7, 85, 91, 167, 174; III 57, 58; IV 15, 150, 151, 155–7, 159, 161, 163, 164; V 43, 63, 66, 67, 79, 82, 90, 92 β; VI 34, 36, 52, 66, 75, 77, 86 γ, 123, 135, 139; VII 140, 142, 148, 169, 171, 220; VIII 51; IX 33.
Πύθιοι VI 57.
Πύθιος VII 27, 28, 38, 39.
Πυθογένης VI 23.
Πυθὼ πόλις I 54.
Πυλαγόροι VII 213, 214.
Πύλαι VII 201. Πυλαίη VII 213.
Πύλιοι V 65. Καύκωνες I 147.
Πύλος τῆς Ἤλιδος IX 34.
Πύλος τῆς Λακωνικῆς VII 168.
Πύργος IV 148.
Πυρετός IV 48.
Πυρήνη II 33.
Πώγων λιμήν VIII 42.

Ῥαμψίνιτος II 121, 121 ζ, 122, 124.
Ῥήγιον I 166, 167; VI 23; VII 165, 170. Ῥηγῖνοι VII 170, 171.
Ῥηναίη VI 97.
Ῥοδόπη IV 49; VIII 116.
Ῥόδος I 174; II 178; VII 153.
Ῥοδῶπις II 134, 135.
Ῥοῖκος III 60.
Ῥοίτειον VII 43.
Ῥύπες I 145.

Σαβακῶς II 137, 139, 152.
Σάβυλλος VII 154.

Σαγάρτιοι I 125; III 93; VII 85.
Σαδυάττης ὁ Ἄρδυος I 16, 18, 73.
Σάϊς II 28, 59, 62, 130, 163, 169, 170, 175, 176; III 16. Σαῖται II 169. Σαΐτης νομός II 152, 165, (169), 172. Σαϊτικὸν στόμα Νείλου II 17.
Σάκαι I 153; III 93; VI 113; VII 9, 64, 184; VIII 113; IX 31, 71, 113. Ἀμύργιοι VII 64.
Σαλαμὶς τῆς Κύπρου IV 162; V 104, 108, 115. Σαλαμίνιοι V 104, 110, 113, 115; VIII 11. Σαλαμινίων πεδίον V 110.
Σαλαμὶς νῆσος VII 90, 141–3, 166, 168; VIII 11, 40–2, 44, 46, 49, 51, 56, 57, 60, 64, 65, 70, 74, 76, 78, 82, 86, 89, 90, 95–7, 121, 122, 124, 126, 130; IX 3–6, 19. Σαλαμινίη (χώρη) VIII 94, 95.
Σάλη VII 59.
Σάλμοξις IV 94–6.
Σαλμυδησσός IV 93.
Σάμιος ὁ Ἀρχίεω III 55.
Σαμοθρηίκη II 51; VI 47. Σαμοθρήικες II 51; VIII 90. Σαμοθρηίκια τείχεα VII 108.
Σάμος I 70, 142, 148; II 148, 182; III 39, 40, 43–5, 47–9, 54–6, 59, 120–2, 131, 139, 140, 142–4, 146, 148–50; IV 43, 95, 162, 164; V 27; VI 13, 14, 25, 95; VIII 85, 130, 132; IX 90, 96, 106. Σάμιοι I 70, 142; II 178; III 26, 44–9, 54, 55, 57–60, 125, 142, 146, 147; IV 88, 152; V 99, 112; VI 8, 13, 14, 22–5; VII 164; VIII 85; IX 91, 92, 99, 103, 106. Σαμίη I 70; IX 96. Σάμιος πῆχυς II 168.
Σαναχάριβος II 141.
Σάνδανις I 71.
Σανδώκης VII 194, 196.
Σάνη VII 22, 23, 123.
Σαπαῖοι VII 110.
Σαπφώ II 135.
Σαράγγαι III 93, 117; VII 67.
Σάρδιες I 7, 15, 19, 22, 27, 29, 30, 35, 43, 47, 48, 69, 70, 77–9, 81, 84, 86, 91, 141, 152–8; II 106; III 5, 48, 49, 120, 126, 128, 129; IV 45; V 11–13, 23–5, 31, 52–4, 73, 96, 99–103, 105, 106, 108, 116, 122, 123; VI 1, 4, 5, 30, 42, 101, 125; VII 1, 8 β, 11, 26, 31, 32, 37, 41, 43, 57, 88, 145, 146; VIII 105, 106, 117; IX 3, 107, 108. Σαρδιηνὸν ἄστυ I 80.
Σαρδὼ νῆσος I 170; V 106, 124; VI 2. Σαρδόνιοι VII 165. Σαρδόνιον πέλαγος I 166. Σαρδονικὸν λίνον II 105.
Σαρπηδονίη ἄκρη VII 58.
Σαρπηδών I 173.
Σάρτη VII 122.
Σάσπειρες I 104, 110; III 94; IV 37, 40; VII 79.
Σατάσπης IV 43.
Σάτραι VII 110–12.
Σατταγύδαι III 91.
Σαύλιος IV 76.
Σαυρομάται IV 21, 57, 102, 110, 116, 117, 119, 120, 122, 128, 136. Σαυρομάτις χώρη IV 123.
Σεβεννύτης νομός II 166. Σεβεννυτικὸν στόμα Νείλου II 17, 155.
Σεθῶς II 141.
Σελήνη II 47.
Σελινοῦς V 46. Σελινούσιοι V 46.
Σεμέλη II 145, 146.
Σεμίραμις I 184; III 155.
Σερβωνὶς λίμνη II 6; III 5.
Σερίφιοι VIII 46, 48.
Σερμύλη VII 122.
Σέρρειον ἄκρη VII 59.
Σέσωστρις II 102–4, 106–8, 110, 111, 137.
Σηλυμβρίη VI 33.
Σήπεια VI 77.
Σηπιὰς ἀκτή VII 183, 186, 188, 190, 191, 195; VIII 66.
Σηστός IV 143; VII 33, 78; IX 114–16, 119.
Σίγγος VII 122.
Σίγειον τὸ Τρωικόν IV 38; V 65, 91, 94, 95.

Σιγύνναι V 9.
Σιδών II 116, 161 ; III 136. Σιδώνιοι VII 44, 96, 99 ; VIII 67, 68. Σιδόνιαι γυναῖκες II 116.
Σιθωνίη VII 123.
Σικανίη VII 170.
Σίκας VII 98.
Σικελοί VI 22, 23 ; VII 155. Σικελίη I 24 ; V 43, 46 ; VI 17, 22–4 ; VII 145, 153, 156, 157, 163–8, 170, 205 ; VIII 3.
Σίκιννος VIII 75, 110.
Σικυών I 145 ; V 67 ; VI 126. Σικυώνιοι V 67, 68 ; VI 92, 129 ; VIII 1, 43, 72 ; IX 28, 31, 102, 103, 105.
Σιληνός VIII 138. Μαρσύης VII 26.
Σιμωνίδης Κήιος V 102 ; VII 228.
Σίνδοι IV 28. Σινδική IV 86.
Σίνδος VII 123.
Σινώπη I 76 ; II 34 ; IV 12.
Σιούφ II 172.
Σιριοπαίονες V 15.
Σῖρις ἡ ἐν Ἰταλίῃ VIII 62. Σιρίτης VI 127.
Σῖρις τῆς Παιονίης VIII 115.
Σιρομίτρης VII 68, 79.
Σίρωμος ὁ Εὐέλθοντος V 104.
Σίρωμος ὁ Ματτῆνος πατήρ VII 98.
Σισάμνης ὁ Ὀτάνεω πατήρ V 25.
Σισάμνης ὁ Ὑδάρνεος VII 66.
Σισιμάκης V 121.
Σιτάλκης IV 80 ; VII 137.
Σίφνος III 57, 58. Σίφνιοι III 57, 58 ; VIII 46, 48.
Σκαῖος V 60.
Σκάμανδρος V 65 ; VII 43.
Σκαμανδρώνυμος II 135.
Σκαπτὴ Ὕλη VI 46.
Σκειρωνὶς ὁδός VIII 71.
Σκίαθος VII 176, 179, 183 ; VIII 7, 92.
Σκίδρος VI 21.
Σκίος ποταμός IV 49.
Σκιράς VIII 94 (?).
Σκίτων III 130.
Σκιώνη VII 123. Σκιωναῖοι VIII 128.
Σκολοπόεις IX 97.
Σκόλοτοι IV 6.
Σκοπάδαι VI 127.
Σκύθαι I 15, 73, 74, 103–6, 130, 216 ; II 103, 110, 167 ; III 134; IV 1–13, 17–20, 22–4, 27, 28, 31–3, 48, 51–9, 66–8, 70–3, 75–81, 83, 91, 97, 101, 102, 105, 113, 118–22, 124–37, 139, 140, 142 ; V 24, 27 ; VI 40, 41, 84 ; VII 10 α, γ, 20, 52, 59, 64. Ἕλληνες IV 17. Σκυθίη IV 17, 99. Σκυθικὴ (χώρη) I 105 ; II 22 ; IV 5, 8, 12, 21, 28, 48, 49, 51, 52, 58, 61, 76, 99–101, 105, 124, 125, 129. Σκυθικὸν γένος IV 46. ἔθνος IV 46.
Σκύθης ὁ Ἡρακλέος IV 10.
Σκύθης ὁ Κάδμου πατήρ VI 23, 24 ; VII 163.
Σκυλάκη I 57.
Σκύλαξ Καρυανδεύς IV 44.
Σκύλαξ Μύνδιος V 33.
Σκύλης IV 76, 78–80.
Σκυλλίης VIII 8.
Σκύριος Πάμμων VII 183 (?).
Σκυρμιάδαι IV 93.
Σκῶλος IX 15.
Σκώπασις IV 120, 128.
Σμέρδις ὁ Κύρου III 30, 32, 61–9, 71, 74, 75, 88 ; VII 78.
Σμέρδις ὁ Μάγος III 61, 62, 63, 65, 68, 69.
Σμερδομένης VII 82, 121.
Σμίλα VII 123.
Σμινδυρίδης VI 127.
Σμύρνη I 14, 16, 94, 149, 150 ; II 106. Σμυρναῖοι I 143, 150.
Σόγδοι III 93 ; VII 66.
Σολόεις ἄκρη II 32 ; IV 43.
Σόλοι V 115. Σόλιοι V 110, 113.
Σόλυμοι I 173.
Σόλων I 29–32, 34, 86 ; II 177 ; V 113.
Σούνιον VI 87, 90, 115, 116 ; VIII 121. Σουνιακὸς γουνός IV 99.
Σοῦσα I 188 ; III 30, 64, 65, 70, 91, 129, 132, 140 ; IV 83–5 ; V 24, 25, 30, 32, 35, 49, 52, 54, 107 ; VI 1, 20, 30, 119 ; VII 3, 6, 53, 135, 136, 151, 152, 239 ; VIII 54, 99 ; IX 108.
Σπακώ I 110.

Σπαργαπείθης Ἀγαθύρσων βασιλεύς IV 78.
Σπαργαπείθης Σκυθέων βασιλεύς IV 76.
Σπαργαπίσης I 211, 213.
Σπάρτη I 65, 68–70, 82, 141, 152; II 113, 117; III 46, 148; IV 147, 149; V 48, 50, 55, 65, 75, 76, 90, 92, 97; VI 49, 51, 61, 63, 65, 67, 68, 70–2, 74, [75], 81, 84–6, 105, 106, 120; VII 3... Σπαρτιῆται I 65, 67, [82], 83, 152; III 148; IV 146; V 39, 40–2, 46, 50, 63, 75, 91; VI 50–2, 56, 58, 59, 61, 63, 65, 66, 71, 74–7, 82, 84–6 α; VII 104...
Σπερθίης v. Σπερχίης.
Σπερχειός VII 198, 228.
Σπερχίης VII 134, 137.
Στάγιρος VII 115.
Στεντορὶς λίμνη VII 58.
Στενύκληρος IX 64.
Στησαγόρης VI 34, 38, 39, 103.
Στησήνωρ V 113.
Στησίλεως VI 114.
Στρατόπεδα II 154.
Στράττις Χῖος IV 138; VIII 132.
Στρούχατες I 101.
Στρύμη VII 108, 109.
Στρυμονίης ἄνεμος VIII 118.
Στρυμόνιοι Βιθυνοί VII 75.
Στρυμών I 64; V 1, 13, 23, 98; VII 24, 25, 75, 107, 113–15; VIII 115, 118, 120.
Στυγὸς ὕδωρ VI 74.
Στυμφαλὶς λίμνη VI 76.
Στυρέες VI 107; VIII 1, 46; IX 28, 31.
Σύαγρος VII 153, 159, 160.
Σύβαρις V 44; VI 21, 127. Συβαρῖται V 44, 45; VI 21, 127.
Συέννεσις I 74; V 118; VII 98.
Συήνη II 28.
Συλέος πεδίον VII 115.
Συλοσῶν III 39, 139–41, 144, 146, 147, 149; VI 13, 25.
Σύμη I 174.
Σύργις IV 123.
Συρήκουσαι VII 154–7. Συρηκόσιοι III 125; VII 154, 155, 159, 161, [167].
Σύριοι I 6, 72, 76; II 12, 30, 104, 159; III 5, 90, 91; V 49; VII 63, 72. Ἀσσύριοι VII 63. Παλαιστῖνοι III 5 (VII 89). Συρίη I 105; II 11, 12, 20, 106, 116, 152, 157–9; III 6, 62, 64. Παλαιστίνη I 105; II 106; III 91; IV 39; VII 89. Συριηγενὲς ἅρμα VII 140.
Σύρτις II 32, 150; IV 169, 173.
Σφενδαλέες IX 15.
Σωσικλέης V 92, 93.
Σωσιμένης VIII 82.
Σώστρατος IV 152.
Σωφάνης VI 92; IX 73–5.

Τάβαλος I 153, 154, 161.
Ταβιτί IV 59.
Ταίναρον I 23, 24; VII 168.
Ταλαός V 67.
Ταλθύβιος VII 134, 137. Ταλθυβιάδαι VII 134.
Τάμυναι VI 101.
Τάναγρα IX 15, 35, 43. Ταναγραῖοι V 79. Ταναγρικὴ μοῖρα V 57.
Τάναϊς IV 20, 21, 45, 47, 57, 100, 115, 116, 120, 122, 123.
Τανίτης νομός II 166.
Τάξακις IV 120.
Τάρας I 24; III 136, 138; IV 99. Ταραντῖνοι III 136, 138; VII 170.
Ταργίταος IV 5, 7.
Ταριχεῖαι II 113.
Ταρτησσός I 163; IV 152. Ταρτήσσιοι I 163. Ταρτήσσιαι γαλαῖ IV 192.
Ταυρική IV 20, 99, 100. Ταυρικὰ ὄρεα IV 3. Ταυρικὸν ἔθνος IV 99. Ταῦροι IV 99, 100, 102, 103, 119.
Ταύχειρα IV 171.
Ταχομψώ II 29.
Τέαρος IV 89–91.
Τέασπις IV 43; VII 79; IX 76.
Τεγέη I 66–8; VI 72, 105; VII 170; IX 35, 37. Τεγεῆται I 65–8; VII 202; IX 26, 28, 31, 35, 54, 56, 59, 60–2, 70, 71, 85. Τεγεητικοὶ οὖροι VIII 124.
Τεθρώνιον VIII 33.
Τεισαμενὸς ὁ Ἀντιόχου IX 33–6.
Τεισαμενὸς Θηβαῖος IV 147; VI 52.

Τείσανδρος ὁ Ἱπποκλείδεω πατήρ VI 127–9.
Τείσανδρος ὁ Ἰσαγόρεω πατήρ V 66.
Τεισίης VI 133.
Τεΐσπης ὁ Ἀχαιμένεος VII 11.
Τεΐσπης ὁ Κύρου VII 11.
Τελαμών VIII 64.
Τελέσαρχος III 143.
Τελλιάδαι IX 37.
Τελλίης VIII 27.
Τέλλος I 30, 31.
Τελμησσέες I 78, 84.
Τέμπεα VII 173.
Τένεδος I 151; VI 31, 41. Τενέδιοι I 151.
Τερμερεὺς Ἱστιαῖος V 37.
Τερμίλαι I 173; VII 92.
Τετράμνηστος VII 98.
Τευθρανίη II 10.
Τευκροί II 118; V 13, 122; VII 20, 43, 75. Τευκρὶς γῆ II 118. Τευκρὸς Ἀλέξανδρος II 114.
Τέως I 142, 170; II 178. Τήιοι I 168; VI 8.
Τηλεβόαι V 59.
Τηλεκλέης III 41.
Τήλεκλος VII 204.
Τηλέμαχος II 116.
Τηλίνης VII 153, 154.
Τῆλος VII 153.
Τῆλυς V 44, 47.
Τήμενος VIII 137. Τημενίδαι VIII 138.
Τῆμνος I 149.
Τῆνος IV 33; VI 97. Τήνιοι IV 33; VIII 66, 82, 83.
Τήρης IV 80; VII 137.
Τήριλλος VII 165.
Τηΰγετον IV 145, 146, 148.
Τιάραντος IV 48.
Τιβαρηνοί III 94; VII 78.
Τίβισις IV 49.
Τιγράνης VII 62; [VIII 26]; IX 96, 102.
Τίγρης I 189, 193; II 150; V 52; VI 20.
Τίθαιος VII 88.
Τιθορέα VIII 32.
Τιμαγόρης VII 98.
Τίμανδρος IX 69.
Τιμαρέτη II 55.
Τιμηγενίδης IX 38, 86, 87.
Τιμησίθεος V 72.
Τιμήσιος Κλαζομένιος I 168.
Τιμόδημος VIII 125.
Τιμόξεινος VIII 128.
Τιμώ VI 134, 135.
Τίμων VII 141.
Τιμῶναξ VII 98.
Τίρυνς VI 77, 83; VII 137. Τιρύνθιοι IX 28, 31. Τιρυνθίη χώρη VI 76.
Τιτακός IX 73.
Τίτορμος VI 127.
Τμῶλος I 84, 93; V 100, 101.
Τόμυρις I 205–8, 211, 213, 214.
Τορώνη VII 22, 122. Τορωναίη ἄκρη VII 122.
Τραπεζοῦς VI 127.
Τράσπιες IV 6.
Τραῦος VII 109.
Τραυσοί V 3, 4.
Τρεῖς κεφαλαὶ Κιθαιρῶνος IX 39.
Τρηχίς VII 176, 203; VIII 21, 66. πόλις VII 199, 201. Τρηχίνιοι VII 175, 217, 226. Τρηχινίη (γῆ) VII 199, 201; VIII 31. Τρηχίνιαι πέτραι VII 198.
Τριβαλλικὸν πεδίον IV 49.
Τριόπιον I 174; IV 38; VII 153. τὸ Τριοπικὸν ἱρόν I 144.
Τριόπιος v. Ἀπόλλων.
Τριταιέες I 145.
Τριανταίχμης ὁ Ἀρταβάζου I 192.
Τριτανταίχμης ὁ Ἀρταβάνου VII 82, 121; VIII 26.
Τριτέες VIII 33.
Τριτογενής VII 141 (?).
Τρίτων IV 179, 188.
Τρίτων ποταμός IV 178, 180, 191.
Τριτωνὶς λίμνη IV 178–80, 186–8.
Τροιζήν VIII 41, 42. Τροιζήνιοι III 59; VII 99; VIII 1, 42, 43, 72; IX 28, 31, 102, 105.
Τροίη IV 191; V 13; VII 91, 171. Τρῶες II 120. Τρῳὰς γῆ V 26, 122. τὰ Τρωικά II 145; VII 20, 171. Τρωικοὶ πόνοι IX 27.
Τροφώνιος I 46; VIII 134.
Τρωγλοδύται IV 183.
Τυδεύς V 67.
Τύμνης Ἀριαπείθεος ἐπίτροπος IV 76.

Τύμνης ὁ Ἱστιαίου πατήρ V 37; VII 98.
Τυνδάρεως II 112.
Τυνδαρίδαι IV 145; V 75; IX 73.
Τύρης IV 11, 47, 51, 52, 82. Τυρῖται IV 51.
Τυρόδιζα VII 25.
Τύρος I 2; II 44. Τύριοι II 112, 161; VIII 67.
Τυρσηνοί I 57, 94, 166, 167; VI 17.
Τυρσηνίη I 94, 163; VI 22.
Τυρσηνός I 94.
Τυφῶν II 144, 156. Τυφῶς III 5.

Ὑακίνθια IX 7, 11.
Ὑάμπεια VIII 39.
Ὑάμπολις VIII 28, 33.
Ὑᾶται V 68.
Ὕβλη VII 155.
Ὕβρις VIII 77.
Ὑδάρνης Πέρσης III 70; VII 66, 83.
Ὑδάρνης ὁ Ὑδάρνεος VI 133; VII 83, 135, 211, 215, 218; VIII 113, 118.
Ὑδρέη III 59.
Ὑέλη I 167.
Ὑλαίη (γῆ) IV 9, 18, 19, 54, 55, 76.
Ὑλλέες V 68.
Ὕλλος ὁ Ἡρακλέος VI 52; VII 204; VIII 131; IX 26.
Ὕλλος ποταμός I 80.
Ὑμαίης V 116, 122.
Ὑμησσός VI 137.
Ὑπάκυρις IV 47, 55, 56.
Ὕπανις IV 17, 18, 47, 52, 53, 81.
Ὑπαχαιοί VII 91.
Ὑπεράνθης VII 224.
Ὑπερβόρεοι IV 13, 32–6.
Ὑπερόχη IV 33, 35.
Ὕργις IV 57.
Ὑρίη VII 170.
Ὑρκάνιοι III 117; VII 62.
Ὑροιάδης I 84.
Ὑσιαί V 74; VI 108; IX 15, 25.
Ὑσσέλδωμος VII 98.
Ὑστάνης VII 77.
Ὑστάσπης ὁ Ἀρσάμεος I 183, 209, 210; III 70, 71, 88, 140; IV 83, 91; V 30, 73; VI 98; VII 1, 10, 11, 224.
Ὑστάσπης ὁ Δαρείου VII 64.
Ὑτεννέες III 90.

Φάγρης τεῖχος Πιέρων VII 112.
Φαιδυμίη III 68, 69.
Φαίνιππος VI 121.
Φάληρον V 63, 81, 85; VI 116; VIII 66, 67, 91–3, 107, 108; IX 32. Φαληρέες V 63.
Φαναγόρης VII 214.
Φάνης III 4, 11.
Φαρανδάτης VII 79; IX 76.
Φαρβαιθίτης νομός II 166.
Φαρέες I 145.
Φαρναζάθρης VII 65.
Φαρνάκης VII 66; VIII 126; IX 41, 66, 89.
Φαρνάσπης II 1; III 2, 68.
Φαρνούχης VII 88.
Φάσηλις II 178.
Φᾶσις I 2, 104; II 103; IV 37, 38, 45, 86; VI 84.
Φάϋλλος VIII 47.
Φειδιππίδης v. Φιλιππίδης.
Φείδων VI 127.
Φενεός VI 74.
Φερενδάτης VII 67.
Φερετίμη IV 162, 165, 167, 200, 202, 205.
Φερῶς II 111.
Φηγεύς IX 26.
Φθίος II 98.
Φθιῶται Ἀχαιοί VII 132. Φθιῶτις γῆ I 56.
Φιγαλεὺς Κλέανδρος VI 83.
Φίλαγρος VI 101.
Φίλαιος VI 35.
Φιλάων VIII 11.
Φίλης III 60.
Φιλιππίδης VI 105, 106.
Φίλιππος ὁ Ἀργαίου VIII 139.
Φίλιππος ὁ Βουτακίδεω V 47.
Φίλιστος IX 97.
Φίλιτις II 128.
Φιλόκυπρος V 113.
Φιλοκύων IX 71, 85.
Φλά IV 178.

Φλεγρη VII 123.
Φλειοῦς VII 202. Φλειάσιοι VIII 72; IX 28, 31, 69, 85.
Φοῖβος v. Ἀπόλλων.
Φοιβήιον ἱρόν VI 61.
Φοίνικες I 1, 5, 105, 143; II 32, 44, 54, 56, 104, 116; III 19, 37, 107, 111; IV 42, 44, 147, 197; V 46, 57, 58, 108, [109], 112; VI 3, 6, 14, 25, 28, 33, 41, 47, 104; VII 23, 25, 34, 44, 89, 96, 167; VIII 85, 90, 91, 100, 119; IX 96. Τύριοι II 112. Φοινίκη I 2; II 44, 49, 79, 116; III 5, 6, 91, 136; IV 38, 39, 45; VI 3, 17; VII 90. Φοινικήιοι Παταϊκοι III 37. Φοινικήια γράμματα V 58.
Φοῖνιξ ποταμός VII 176, 200.
Φόρμος VII 182.
Φραόρτης Μῆδος I 96.
Φραόρτης Μήδων βασιλεύς I 73, 102, 103.
Φραταγουνη VII 224.
Φρικωνίς I 149.
Φρίξαι IV 148.
Φρίξος VII 197.
Φρονίμη IV 154, 155.
Φρύγες I 28, 72; II 2; III 90; V 49; VII 26, 30, 73; IX 32. Φρυγίη I 14, 35; V 52; VII 26, 30, 31; VIII 136. Φρύγιος νομός III 127.
Φρύνιχος VI 21.
Φρύνων IX 15.
Φύη I 60.
Φύλακος ἥρως VIII 39.
Φύλακος ὁ Ἱστιαίου VIII 85.
Φυλλίς VII 113.
Φώκαια, Φωκαίη I 80, 142, 152, 162, 164, 165, 167; II 106, 178; VI 17.
Φωκαιέες I 163–7; VI 8.
Φωκέες I 46, 146; VI 34; VII 176, 203, 207, 212, 215, 217, 218; VIII 27–33, 134; IX 17, 18, 31, 66, 89. Φωκίς (χώρη) VIII 31, 32, 35.

Χαλδαῖοι I 181, 183; [VII 63].
Χαλδαίων πύλαι III 155.
Χαλέστρη VII 123.
Χαλκίς VI 118; VII 183, 189; VIII 44. Χαλκιδέες V 74, 77, 91, 99; VI 100; VIII 1, 46; IX 28, 31. οἱ ἐν Θρηίκῃ VIII 127. Χαλκιδικὸν γένος VII 185; VIII 127.
Χάλυβες I 28.
Χαράδρα VIII 33.
Χάραξος II 135.
Χαρίλεως ὁ Εὐνόμου VIII 131.
Χαρίλεως ὁ Μαιανδρίου III 145, 146.
Χάριτες II 50; IV 175.
Χαρίτων λόφος IV 175.
Χαροπῖνος V 99.
Χέμμις νῆσος II 156.
Χέμμις πόλις II 91. Χεμμῖται II 91. Χεμμίτης νομός II 165.
Χέοψ II 124, 126, 127, 129.
Χέρασμις VII 78.
Χέρσις V 104, 113; VII 98; VIII 11.
Χερσόνησος Βυβασσίη I 174.
Χερσόνησος ἡ ἐν Ἑλλησπόντῳ IV 143; VI 33, 34, 36, 37, 39–41, 103, 104, 140; VII 22, 33, 58; VIII 130; IX 114, 116. Χερσονησῖται IV 137; VI 38, 39; IX 118, 120.
Χεφρήν II 127.
Χίλεος IX 9.
Χίλων Σπαρτιήτης I 59; VII 235.
Χίλων ὁ Δημαρμένου VI 65.
Χίος I 142, 160, 164; II 178; V 33, 34, 98; VI 2, 5, 26, 31; VIII 132. Χῖοι I 18, 142, 160, 161, 165; II 135; V 98; VI 2, 5, 8, 15, 16, 26, 27; VIII 106; IX 106. Χίη χώρη VI 26.
Χοάσπης I 188; V 49, 52.
Χοιρέαι VI 101.
Χοιρεᾶται V 68.
Χοῖρος VII 170.
Χοράσμιοι III 93, 117; VII 66.
Χρομίος I 82.
Χύτροι VII 176.

Ψαμμήνιτος III 10, 14, 15.
Ψαμμήτιχος ὁ Ἰνάρω πατήρ VII 7.

Ψαμμήτιχος ὁ Νεκῶ I 105; II 2. 28, 30, 151–4, 157, 158, 161.
Ψάμμις II 159–61.
Ψύλλοι IV 173.
Ψυττάλεια VIII 76, 95.

Ὠερόη IX 51.
Ὠκεανός II 21, 23; IV 8, 36.
Ὤκυτος VIII 5, 59.
Ὤλενος I 145.
Ὠλήν IV 35.
Ὦπις πόλις I 189.
Ὦπις Ὑπερβορέη IV 35.
Ὠρείθυια VII 189.
Ὤρικος λιμήν IX 93.
Ὠρομέδων VII 98.
Ὧρος II 144, 156.
Ὠρωπός VI 101.